
AL DVS

Hain-Copinger 6257
Pellechet 4338
De materia medica

Πεδακίου Διοσκορίδου ἀναζαρβέως περὶ ὕλης ἰατρικῆς λόγοι ἕξ.

Ἔτι περὶ ἰοβόλων ἐν ᾧ καὶ περὶ λυσσῶντος κυνός. σημειώσεις τε τῶν ὑπ' αὐτῶν δεδηγμένων καὶ θεραπεία.

Νικάνδρου τοῦ κολοφωνίου ποιητοῦ θηριακά. μετὰ σχολίων.

Τοῦ αὐτοῦ ἀλεξιφάρμακα.

Ἐπίγραμμα εἰς Νίκανδρον.

Καὶ κολοφὼν ἀρίδηλος ἐνὶ πολίεσσι τέτυκται
δοιοὺς θρεψαμένη παῖδας ἀριστονόους
Πρωτότοκον μὲν Ὅμηρον. ἀτὰρ Νίκανδρον ἔπειτα
Ἀμφοτέρους μούσαις οὐρανίῃσι φίλους.

Aldus Manutius Romanus, Hieronymo Donato patritio Veneto. S. D.

Nescio quid sit Donate Vir integerrime, addo etiam doctissime, quod ex eo tempore, quo non paruo meo incommodo, & labore, renascentibus in Italia bonis litteris quocunq; potui modo cœpi opem afferre, omnia mihi aduersa, nunc hominum perfidia, nunc temporum infelicitate contigerit. Nisi id græcorum infortunio adscribẽdum est. Quod erumnosi futuri sint, quicunque ex nostris græcitati opitulantur. quod & si quidam ioco solent dicere, multis tamen id ita esse probari exemplis potest. Quod uero maiore in dies animo perstiterim in proposito, & nunc maxime perstem, illud sæpe commemorans, Tu ne cede malis, sed contra audentior ito, mecum ipse demiror. atque eò magis, cum excrucier, ac penè opprimar laboribus, & iuuet oprimi, iuuet esse miserum. Video meliora, proboq;, deteriora sequor. nam tẽpus. rem quã carissiimam perdens, mihi obsum, ut aliis prosim. sed feram æquo animo mea damna dũ prosim. nec, si uixero, ab incœptis unq̃ desistam, donec quod semel statutũ mihi est, perfecero. Et quanq̃ maiora uiribus aggressi sumus, cũ domi nostræ ea ad latinam, græcamq;, & hebraicam linguam formis publicãdam summo studio, assiduóque labore cudantur, quæ admirationi omnibus futura speremus, tamẽ (faueat deus) bene ac pulchre omnia perficientur. Interea Dioscoridem, ac Nicandrũ damus, rati gratissimos, atq; utilissimos fore studiosis omnibus, atq; iis maxime, qui sũt in pliniana lectione uersati. Scis.n. plurima eẽ in Dioscoride, quæ mutuatus uidetur Plini⁹. quod utrũq; sæpe legeris, alterúmq; cũ altero accurate cõtuleris. Hũc igitur librũ, quo plus auctoritatis foret hisce laboribus nostris, in tuo nomine ære nostro excusum publicare uoluimus. quod tibi humanissimo omnium non ingratum fore existimabamus. Quare uelim hunc etiam benigna fronte suscipias. méque de hoc quoque labore, ut facis, ames. Quanquã illud fortasse in Dioscoride displicebit, simplicia quædã, quæ aliis q̃ græcis appellantur noĩbus, in contextu esse inserta, eáq; in margine potius imprimenda fuisse cẽsebis. Sed id nos idcirco fecimus, quoniã in contextu in omnibus ea legimus exemplaribus. Præterea quia nõ absurdum uidebatur, etiam quo apud alias gentes nomine simplicia appellarentur Dioscoridem uoluisse docere. & præsertim cum ipse militem se fuisse, ac multam terram peragrasse dicat in prooemio. sed in contextu ne, an in margine legantur, parui referre existimo. Illud magis puto dolẽdũ, nõnulla ex iis nominibus esse incorrecta. quæ tamen unusquisque sibi, correctius nactus exemplar, emendare poterit. Nos, quæ habere potuimus, dedimus. Vale. Venetiis octauo Idus Iulias M. ID.

σέσελι αἰθιοπικὸν	υνέ.	σκωρία σιδήρου.	ωνγ΄.	τοξικὸν	ϡξγ΄.
σέσελι πελοποννησιακὸν	υνϛ΄.	σκωρία μολίβδου	ωμϛ΄.	πίτανος	ϡοβ΄.
σίσων	υξ΄.	στίμμι.	ωνή.	τὸ υ	
σέλινον	υξή.	σκωρία ἀργύρου	ωξ΄.	Ὑποκιστὶς	ρκή.
σμύρνιον	υογ΄.	σῶρυ	ωοή.	ὕδνον	τν΄.
σφόνδυλον	υπδ΄.	σανδαράχη	ωπα΄.	ὑδροπέπερι	τξϛ΄.
σίλφιον	υπή.	στυπτηρία	ωπβ΄.	ὕσωπον	υκδ΄.
σαρκοκόλλα	υϟγ΄.	σπόγγοι	ωϟζ΄.	ὑπερικὸν	φξή.
στάχυς	φιδ΄.	σμύρις	ϡκέ.	ὑάκινθος	χλή.
σκόρδιον	φιθ΄.	σαλαμάνδρα	ϡμζ΄.	ὑπήκοον	χμγ΄.
σατύριον	φμ΄.	σμίλαξ	ϡνέ.	ὑοσκύαμος	χμδ΄.
σατύριον ἐρυθρόνιον	φμά.	σαρδονία πόα.	ϡνζ΄.	ὕδωρ	ψπά.
σύμφυτον πετραῖον	φπδ΄.	τὸ τ		ὕδωρ θαλάσσιον	ψπβ΄.
σύμφυτον ἄλλο	φπέ.	Τέρμινθος.	πθί.	ὑδρόμηλον	ψϟγ΄.
στοιβὴ	φπζ΄.	τελλῖναι	ρκζ΄.	ὑδράργυρος	ωξθ΄.
σαρξίφαγον.	φϟά.	τρυγὼν θαλασσία	σιά.	ὑοσκύαμος	ϡνή.
σπαργάνιον	φϟζ΄.	τρίγλη	σιγ΄.	ὑδράργυρος πυρωθεῖσα	ϡοά.
σιδηρῖτις	χθ΄.	τέττιγες	σμβ΄.	ὕδωρ ψυχρόν.	ϡοζ΄.
σιδηρῖτις ἑτέρα	χί.	τυρὸς νεαρός.	σοά.	τὸ φ	
σιδηρῖτις τρίτη	χιά.	τράγος	σπβ΄.	Φοῦ	ί.
στρύχνος κηπαῖος	χμϛ΄.	τῆλις	τ΄.	φλοιὸς λιβάνου.	πα΄.
στρύχνος ἁλικάκαβος	χμζ΄.	τεύτλον	τκδ΄.	φιλλυρέα	ρκϛ΄.
στρύχνος ὑπνωτικός.	χμή.	τραγοπώγων	τμή.	φηγὸς	ρμζ΄.
στρύχνος μανικός.	χμθ΄.	τηλέφιον.	τκϛ΄.	φοῖνιξ	ρνά.
σμύλαξ	χνέ.	τραγάκανθα.	υιή.	φοίνικες θηβαϊκαί	ρνβ΄.
στρατιώτης	χοζ΄.	τραγορίγανον	υκθ΄.	φοῖνιξ ἡ καὶ ἐλάτη	ρνγ΄.
στρατιώτης ὁ χιλιόφυλλος.	χοή.	τορδύλιον	υνθ΄.	φίνις	σμγ΄.
σμίλαξ	ψιθ΄.	τρύγιον.	φέ.	φακὸς	τέ.
σμίλαξ λεία	ψκ΄.	τρίφυλλον	φιζ΄.	φασίολος	τϛ΄.
σησαμοειδὲς τὸ μέγα	ψκζ΄.	τύφη	φκή.	φυλλῖτις	φιέ.
σησαμοειδὲς τὸ μικρὸν	ψκή.	τρίβολον	φϛ΄.	φαλάγγιον	φιϛ΄.
σίκυς	ψκθ΄.	τράγιον	χκέ.	φύλλον.	φλζ΄.
σίκυον ἥμερον	ψλά.	τράγιον ἄλλο.	χκϛ΄.	φάλαρις	φνζ΄.
σταφὶς ἀγρία	ψλβ΄.	τράγος	χκζ΄.	φοῖνιξ	χιθ΄.
σπαρτὶς	ψλδ΄.	τριπόλιον	ψί.	φακὸς ὁ ἐπὶ τῶν τελμάτων	χξβ΄.
σίλυβον	ψλέ.	τριχομανὲς	ψιβ΄.	φῦκος θαλάσσιον	χοέ.
σκαμμωνία	ψμζ΄.	τιθυμάλλων ἑπτὰ εἴδη	ψμγ΄.	φλόμος	χοθ΄.
σκορπιοειδὲς	ψό.	τεκτονική.	ωοά.	φύτευμα	ψέ.
σταφυλὴ	ψογ΄.	τρὺξ	ωϟά.	φαικὸν	ϡξβ΄.
σταφὶς	ψοδ΄.	τέφρα	ωϟδ΄.	φρῦνος	ϡοδ΄.

Ἐκ τοῦ Σουίδα.

Διοσκουρίδης· ἀναζαρβεύς, ἰατρὸς ὁ ἐπικληθεὶς Φακᾶς· διὰ τοὺς ἐπὶ τῷ ὄψει φακούς. συνῆν δὲ Κλεοπάτρᾳ τῇ ἐπὶ Ἀντωνίου. Καὶ γέγραπται αὐτῷ βιβλία κδʹ τὰ πάντα ἰατρικὰ περιβόητα.

ΠΕΔΑΚΙΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡῚ ὙΛΗΣ ἸΑΤΡΙΚΗ͂Σ ΒΙΒΛΙΟΝ ΠΡΩ͂ΤΟΝ.

Πολλῶν οὐ μόνον ἀρχαίων ἀλλὰ καὶ νέων συνταξαμένων περὶ τῆς τῶν φαρμάκων σκευασίας τε καὶ δυνάμεως καὶ δοκιμασίας φίλτατε Ἄρειε, πειράσομαί σοι παραστῆσαι μὴ κενὴν, μηδ' ἄλογον ὁρμὴν ἐσχηκέναι πρὸς τήνδε τὴν πραγματείαν. διὰ τὸ τοὺς μὲν αὐτῶν, μὴ τετελειωκέναι· τοὺς δὲ, ἐξ ἱστορίας τὰ πλεῖστα ἀναγράψαι. Ἰόλας μὲν γὰρ ὁ Βιθυνὸς καὶ Ἡρακλείδης ὁ Ταραντῖνος, ἐπ' ὀλίγον ἥψαντο τῆς πραγματείας. τὴν βοτανικὴν παντελῶς ἐάσαντες παράδοσιν. ἀμέλει οὐδὲ τῶν μεταλλικῶν ἢ ἀρωματικῶν πάντες ἐμνημόνευσαν. Κρατεύας δὲ ὁ ῥιζοτόμος καὶ Ἀνδρέας ὁ ἰατρὸς, οὗτοι γὰρ δοκοῦσιν ἀκριβέστερον τῶν λοιπῶν περὶ τοῦτο τὸ μέρος ἀνεστράφθαι, πολλὰς ῥίζας εὐχρηστοτάτας καί τινας βοτάνας, ἀπαρασημειώτους εἴασαν· πλὴν τοῖς μὲν ἀρχαίοις μαρτυρητέον μετὰ τῆς ὀλιγότητος τῶν παραδοθέντων, καὶ τὴν ἀκρίβειαν προσπαραλαβοῦσι· τοῖς μέντοι νέοις οὐ συγκαταθετέον· ὧν ἐστι Βάσσος ὁ Τυλαῖος· καὶ Νικήρατος καὶ Πετρώνιος Νίγερ τε καὶ Διόδοτος, Ἀσκληπιάδαι πάντες. οἳ τῆς μὲν πᾶσι συμφύλου καὶ συνεγνωσμένου ὕλης, ἠξίωσαν ἐπὶ τοσὸν ἀναγραφῆς ἀκριβοῦς· τὰς δὲ τῶν φαρμάκων δυνάμεις καὶ δοκιμασίας, ἐξ ἐπιδρομῆς παρέδοσαν. οὐ τῇ πείρᾳ τὴν ἐνέργειαν αὐτῶν κανονίζοντες· τῇ δὲ περὶ αἰτίας κενοφωνίᾳ, εἰς ὄγκον ἀναφέροντες μετὰ τοῦ καὶ ἄλλα ἀντ' ἄλλων γράφειν. ὁ γοῦν διαπρεπὴς δοκῶν εἶναι ἐν αὐτοῖς Νίγερ, τὸ εὐφόρβιον φησὶν ὀπὸν εἶναι χαμελαίας, γεννωμένης ἐν Ἰταλίᾳ· καὶ τὸ ἀνδρόσαιμον, ταυτὸν ὑπάρχειν ὑπερικῷ· ἀλόην δὲ ὀρυκτὴν ἐν Ἰουδαίᾳ γεννᾶσθαι. καὶ ἄλλα τούτοις ὅμοια πλεῖστα παρὰ τὴν ἐνάργειαν ἐκτίθεται ψευδῶς· ἅπερ ἐστὶ τεκμήρια οὐκ αὐτοψίας, ἀλλὰ τῆς ἐκ παρακουσμάτων ἱστορίας. ἥμαρτον δὲ καὶ περὶ τὴν τάξιν· οἱ μὲν, ἀσυμφύλους δυνάμεις συγκρούσαντες, οἱ δὲ κατὰ στοιχεῖον καταγράψαντες· διαζεύξαντες τῆς ὁμογενείας, τά τε γένη καὶ τὰς ἐνεργείας αὐτῶν, ὡς διὰ τοῦτο δυσμνημόνευτα γίνεσθαι. ἡμεῖς δ' ὡς εἰπεῖν ἐκ πρώτης ἡλικίας, ἄληκτόν τινα σχόντες ἐπιθυμίαν περὶ τὴν ἐπίγνωσιν τῆς ὕλης, καὶ πολλὴν γῆν ἐπελθόντες· οἶσθα γὰρ ἡμῖν στρατιωτικὸν τὸν βίον, συναγηόχαμεν τὴν πραγματείαν ἐν ἓξ βιβλίοις. σοῦ προσψαμένου· ᾧ καὶ τὴν σύνταξιν ἀνατιθέαμεν· εὐχάριστον ἐκπληροῦντες πάθος, δι' ἣν ἔχεις πρὸς ἡμᾶς διάθεσιν. φύσει μὲν πρὸς πάντας τοὺς ἀπὸ παιδείας ἀνεσταμένους οἰκειούμενος. μάλιστα δὲ πρὸς τοὺς ὁμοτέχνους. ἰδιαίτερον δὲ πρὸς ἡμᾶς. δεῖγμα δὲ οὐ σμικρὸν τῆς ἐν σοὶ καλοκαγαθίας, καὶ ἡ τοῦ κρατίστου Λικινίου Βάσσου πρὸς σὲ διάθεσις. ἣν ἔγνωμεν συνδιάγοντες ὑμῖν. ἀξιοζήλωτον τὸ παρ' ἀμφοτέρων ὑμῶν πρὸς ἀλλήλους εὔνουν ὁρῶντες. παρακαλοῦμεν δέ σε καὶ τοὺς ἐντευξομένους τοῖς ὑπομνήμασι, μὴ τὴν ἐν λόγοις δύναμιν ἡμῶν σκοπεῖν. ἀλλὰ τὴν ἐν τοῖς πράγμασι μετ' ἐμπειρίας ἐπιμέλειαν. μετὰ γὰρ πλείστης ἀκριβείας τὰ λοιπὰ δι' αὐτοψίας γνόντες, τὰ δὲ ἐξ ἱστορίας συμφώνου τοῖς πᾶσι καὶ ἀνακρίσεως τῶν παρ' ἑκάστοις ἐπιχωρίων ἀκριβώσαντες, πειρασόμεθα καὶ τῇ τάξει διαφόρῳ χρήσασθαι. καὶ τὰ γένη καὶ τὰς δυνάμεις αὐτῶν ἀναγράψασθαι.

Ὅτι γε μὴν ἀναγκαῖος ὑπάρχει ὁ περὶ φαρμάκων λόγος, παντί που δῆλον· συνεζευγμένος ὅλῃ τῇ τέχνῃ· καὶ τὴν ἀπ᾽ αὐτοῦ συμμαχίαν ἀήττητον παντὶ μέρει παρεχόμενος· καὶ διότι δύναται αὔξεσθαι κατά τε τὰς σκευασίας καὶ τὰς μίξεις καὶ τοὺς ἐπὶ τῶν παθῶν πειρασμούς· πλεῖστα συμβαλλομένης τῆς περὶ ἕκαστον τῶν φαρμάκων γνώσεως. προσπαραληψόμεθα δὲ καὶ τὴν συνήθη καὶ σύμφυλον ὕλην, ἵνα ἡ γραφὴ γένηται τελεία. πρὸ πάντων δὲ φροντίζειν τῆς ἀποθέσεως καὶ συλλογῆς ἑκάστου κατὰ τοὺς οἰκείους καιροὺς προσήκει· παρὰ γὰρ δὴ τούτους ἢ ἐνεργεῖ ἢ ἐξίτηλα γίνεται τὰ φάρμακα. αἰθρίου γὰρ ὄντος τοῦ καταστήματος συλλέγειν δεῖ. μεγάλη γὰρ καὶ τούτων ὑπάρχει διαφορά, παρὰ τὸ ἐν αὐχμῶν ἢ ὄμβρων γινομένων τὴν συλλογὴν ποιεῖσθαι. ὥσπερ καὶ τὸ ὀρεινοὺς καὶ διαπνεομένους καὶ ψυχροὺς καὶ ἀνύδρους εἶναι τοὺς τόπους. ἰσχυρότεραι γάρ εἰσιν αἱ δυνάμεις αὐτῶν. αἱ δὲ ἐν πεδινοῖς καὶ καθύγροις καὶ κατασκίοις καὶ μὴ διαπνεομένοις, ἀδυνατώτεραι κατὰ τὸ πλεῖστον. καὶ μᾶλλον αἱ μὴ καθ᾽ ὥραν εὐκαίρως συλλεγεῖσαι. ἢ δι᾽ ἀσθένειαν ἐφθινηκυῖαι. οὐκ ἀγνοητέον μέντοι ὅτι πολλάκις ταῦτα παρὰ τὴν ἰδιότητα τῆς χώρας, καὶ παρὰ τὴν σύγκρασιν τοῦ ἔτους, τάχιον ἢ βράδιον ἀκμάζει. ἔνια δὲ καὶ παρὰ τὴν ἑαυτῶν ἰδιότητα, ἐν χειμῶνι ἀνθεῖ τε καὶ φυλλαφορεῖ. τινὰ δὲ καὶ δὶς τοῦ ἔτους ἀνθοφορεῖ. τὸν δὲ βουλόμενον ἐν τούτοις ἐμπειρίαν ἔχειν, δεῖ κατά τε τὴν ἀρτιφυῆ βλάστησιν ἐκ τῆς γῆς, ἀκμάζουσι καὶ παρηκμακόσι παρατυγχάνειν. οὔτε γὰρ ὁ τῇ βλάστῃ ἐντετυχηκὼς μόνον, δύναται τὸ ἀκμάζον γνωρίσαι, οὔτε ὁ ἑωρακὼς τὰ ἀκμάζοντα, τὰ ἀρτιφυῆ ἐπιγνῶναι. παρὰ γὰρ τοὺς μετασχηματισμοὺς τῶν φύλλων, καὶ τὰ μεγέθη τῶν καυλῶν καὶ ἀνθῶν καὶ καρπῶν, καί τινας ἄλλας ἰδιότητας, μεγάλη πλάνη γίνεται ἐνίοις τοῖς μὴ οὕτω τὴν θέαν ποιησαμένοις. παρὰ ταύτην γοῦν τὴν αἰτίαν, τινὲς τῶν ἀναγραψαμένων ἐπλανήθησαν. εἰπόντες τινὰ μήτε ἄνθη μήτε καυλὸν μήτε καρπὸν φέρειν. καθάπερ περὶ τῆς ἀγρώστεως καὶ βηχίου καὶ πενταφύλλου. ὁ δὲ πολλάκις ἐντετευχὼς αὐτοῖς καὶ ἐν πολλοῖς τόποις, μάλιστα τὴν ἐπίγνωσιν ποιήσεται. χρὴ μέντοι εἰδέναι ὅτι μόνα τῶν βοτανικῶν φαρμάκων ἐπὶ πολλὰ ἔτη διαμένει. οἷον ἐλλέβορος ὁ λευκὸς καὶ μέλας. τὰ δὲ λοιπὰ μέχρι τριετίας ἐστὶν εὔχρηστα. Ἃ μὲν οὖν ἐρνώδη ἐστί, στοιχάς. χαμαίδρυς. πόλιον. ἀβρότονον. σέριφον. ἀψίνθιον. ὕσσωπον, καὶ τὰ ὅμοια τούτοις, συλλέγειν δεῖ, ἐγκύμονα τῶν σπερμάτων. ἄνθη δὲ πρὸ τῆς ἀποπτώσεως αὐτῶν. τοὺς δὲ καρποὺς πεπείρους. καὶ τὰ σπέρματα δὲ ἀρχόμενα ξηραίνεσθαι πρὸ τοῦ ἀπορρεῖν. χυλίζειν δὲ καὶ τὰς βοτάνας, ἀρτιβλαστῶν ὄντων τῶν καυλῶν. ὁμοίως καὶ τὰ φύλλα. ὀποὺς δὲ καὶ δάκρυα λαμβάνειν. τέμνοντας ἐν ἀκμῇ τοὺς καυλούς. τὰς δὲ εἰς ἀπόθεσιν ῥίζας καὶ χυλίσματα καὶ φλοιούς, ἀφαιρεῖν ἀρχομένων φυλλορροεῖν τῶν βοτανῶν. καὶ τὰς μὲν καθαρὰς αὐτόθι ξηραίνειν ἐν τόποις ἀνοτίστοις. τὰς δὲ μετεχούσας γῆς ἢ πηλοῦ, πλύνειν ὕδατι. ἀποτίθεσθαι δὲ καὶ ἄνθη. καὶ ὅσα εὐώδη τυγχάνει ἐν κιβωτίοις φιλυρίνοις ἀνοτίστοις. ἔστι δὲ ὅτε καὶ ἐν χάρτῃ ἢ φύλλοις χρησίμως πιλεῖται πρὸς συμμονὴν τῶν σπερμάτων. πρὸς δὲ τὰ ὑγρὰ φάρμακα ἁρμόσει ὕλη πᾶσα πυκνὴ ἐξ ἀργύρου ἢ ὑέλου ἢ κεράτων γεγονυῖα. καὶ ὀστρακίνη δὲ ἡ μὴ ἀραιὰ εὔθετος. ξυλίνη δὲ ὅσα ἐκ πύξου κατασκευάζεται. τὰ δὲ χαλκᾶ ἀγγεῖα, ἁρμόσει πρὸς τὰ ὀφθαλμικὰ καὶ ὑγρὰ φάρμακα. ὅσα δι᾽ ὄξους ἢ πίσσης ὑγρᾶς ἢ κεδρίας κατασκευάζεται. στέατα δὲ καὶ μυελούς, ἐν κασσιτερίνοις ἀγγείοις ἀποτίθεσθαι δεῖ.

Περὶ ἴρεως. κεφ. α΄.

Ἶρις· οἱ δὲ, ἶρις ἰλλυρική· οἱ δὲ, θελπίδα· οἱ δὲ, οὐρανία· οἱ δὲ, καθαίρων· οἱ δὲ, θαυμαστός· ῥωμαῖοι ῥάδιξ μαρίκα· οἱ δὲ, γλαδιόλα. ὄπερ ζίτος· οἱ δὲ κονσαλαράβιξ· αἰγύπτιοι ναρ. ἀπὸ τῆς πρὸς τὴν κατ' οὐρανὸν ἐμφερείας ὠνόμασται. φύλλα δὲ φέρει ὅμοια ξιφίῳ, μείζονα δὲ καὶ πλατύτερα καὶ λιπαρώτερα. ἄνθη ἐπὶ τοῦ καυλοῦ παράλληλα, ἐπικαμπῆ, ποικίλα. ἢ γὰρ λευκὰ ἢ ὠχρὰ ἢ μήλινα ἢ πορφυρᾶ ἢ κυανίζοντα ὁρᾶται. ὅθεν διὰ τὴν ποικιλίαν ἀπεικάσθη ἴριδι τῇ οὐρανίᾳ. ῥίζαι ὕπεισι γονατώδεις, στερεαί, εὐώδεις. ἃς δεῖ μετὰ τὴν τομὴν ξηράναντα ἐν σκιᾷ καὶ διείραντα, λίνῳ ἀποτίθεσθαι. ἔστι δὲ βελτίων ἡ ἰλλυρικὴ καὶ μακεδονική· καὶ ἐν ταύταις ἀρίστη ἡ πυκνόρριζος καὶ ὑποκόλοβος, καὶ δύσθραυστος. καὶ τῇ χρόᾳ ὑπόκιρρος. καὶ σφόδρα εὐώδης καὶ τῇ γεύσει πικροτέρα. τήν τε ὀσμὴν εἰλικρινής, καὶ μὴ νοτίζουσα. πταρμούς τε ἐν τῷ κόπτεσθαι κινοῦσα. δευτέρα δὲ ἡ λιβυκή. λευκὴ κατὰ χρόαν, πικρὰ πρὸς γεῦσιν. παλαιούμεναι δὲ τερηδονίζονται. εὐωδέστεραι μέντοι τότε γίνονται. δύναμιν δὲ ἔχουσι πᾶσαι θερμαντικήν, λεπτυντικήν, ἁρμόζουσαν πρὸς βῆχας, καὶ τὰ δυσανάγωγα ὑγρὰ λεπτύνουσαι. καθαίρουσι δὲ πάχη καὶ χολάς, πινόμεναι μεθ' ὑδρομέλιτος ὁλκῆς < ζ. εἰσὶ δὲ καὶ ὑπνοποιοὶ καὶ δακρυοποιοί. καὶ στρόφους ἰῶνται. μετ' ὄξους δὲ ποθεῖσαι θηριοδήκτοις ἀρήγουσι, καὶ σπληνικοῖς, καὶ σπωμένοις, καὶ πνεύματι ψυχομένοις ἢ ῥιγοῦσι. καὶ τοῖς γόνον προϊεμένοις. σὺν οἴνῳ δὲ ποθεῖσαι, ἄγουσιν ἔμμηνα. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν, πρὸς γυναικείους πυρίας εὔθετον, μαλάσσον τοὺς τόπους καὶ ἀναστομοῦν. ἰσχιάδος τε ἔγκλυσμα. καὶ συρίγγων καὶ κόλπων σαρκωτικόν. προστεθεῖσαι δὲ ὡς κολλύριον μετὰ μέλιτος, ἔμβρυα κατασπῶσι. μαλάσσουσι δὲ χοιράδας καὶ σκιρρώματα παλαιὰ ἑφθαὶ καταπλασθεῖσαι. ξηραὶ δὲ πληροῦσιν ἕλκη. καὶ ἀνακαθαίρουσι μετὰ μέλιτος. καὶ τὰ ἐψιλωμένα τῶν ὀστέων σαρκοῦσιν. ὠφελοῦσι δὲ καὶ κεφαλαλγίας, σὺν ὄξει καὶ ῥοδίνῳ καταπλασθεῖσαι. φακούς τε καὶ ἐφήλεις ἀποκαθαίρουσι, σὺν ἐλλεβόρῳ λευκῷ καὶ διπλασίονι μέλιτι καταπλασθεῖσαι. μίσγονται δὲ καὶ πεσσοῖς καὶ μαλάγμασι καὶ ἀκόποις. καὶ καθόλου εἰσὶ πολύχρηστοι.

Περὶ ἀκόρου. κεφ. β΄.

Ἄκορον· οἱ δὲ χορὸς ἀφροδισίας· ῥωμαῖοι βενέρεα· οἱ δὲ, ναυτικὰ ῥάδιξ· γάλλοι πεπεράκιουμ. τὰ μὲν φύλλα ἔχει ἐμφερῆ ἴριδι, στενώτερα δὲ. καὶ τὰς ῥίζας οὐκ ἀνομοίους, διαπεπλεγμένας, καὶ οὐκ εἰς εὐθὺ πεφυκυίας. ἀλλὰ πλαγίας καὶ ἐξ ἐπιπολῆς, γόνασι διειλημμένας, ὑπολεύκους, δριμείας τῇ γεύσει, καὶ τῇ ὀσμῇ οὐκ ἀηδεῖς. διαφέρει δὲ τὸ πυκνὸν καὶ λευκόν, ἄβρωτόν τε καὶ πλῆρες, εὐῶδες. τοιοῦτον δ' ἐστὶ τὸ ἐν χαλκίδι καὶ τῇ γαλατίᾳ ἀσπλήνιον λεγόμενον. δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν. πινόμενον δὲ τὸ ἀφέψημα αὐτοῦ οὐρητικόν. ἁρμόζον πρὸς πλευρᾶς πόνον καὶ θώρακος καὶ ἥπατος. στρόφους. ῥήγματα. σπάσματα. σπλῆνας τήκει. ὠφελεῖ καὶ στραγγουριῶντας, θηριοδήκτους. καὶ εἰς ἐγκάθισμα ὡς ἶρις πρὸς τὰ γυναικεῖα ἁρμόζει. ὁ δὲ χυλὸς τῆς ῥίζης ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα ταῖς κόραις. μίσγεται δὲ καὶ ἀντιδότοις ἡ ῥίζα χρησίμως.

Περὶ μήου. κεφ. γ΄.

Μῆον τὸ καλούμενον ἀθαμαντικὸν, γεννᾶται πλεῖστον ἐν μακεδονίᾳ καὶ ἱσπανίᾳ. ὅμοιον καυλῷ καὶ τοῖς φύλλοις ἀνήθῳ. παχύτερον δὲ τοῦ ἀνήθου. δίπηχυ ἀναβαῖνον. τὰς ῥίζας ὑποσπαρμένας λεπτὰς πλαγίας καὶ εὐθείας, μακράς, εὐώδεις, θερμαινούσας τὴν γλῶτταν. αἵτινες ἀφεψηθεῖσαι μεθ' ὕδατος ἢ καὶ λεῖαι δίχα ἑψήσεως ποθεῖσαι, τά τε περὶ κύστιν καὶ νεφροὺς πάθη παρηγοροῦσι. καὶ δυσουρίαις ἁρμόζουσι. στομάχου τε ἐμπνευματώσεσι καὶ στρόφοις

ὑστερικοῖς

ὑστερικαῖς τε διαρθρώσεσιν. ἄρθρων πόνοις. θώρακι ῥευματιζομένῳ σὺν μέλιτι λεῖαι αὐτὶ ἐκλικτοῦ βοηθοῦσιν. αἷμά τε ἄγουσι δι' ἐμμήνων ἀποζεσθεῖσαι εἰς ἐγκάθισμα. παιδίων δὲ καταπλασθεῖσαι ἐφηβαίου, οὖρα ἄγουσιν. ἔστι δὲ καὶ κεφαλαλγὴς πλεῖον ἢ δεῖ πινόμενον.

Περὶ κυπείρου. κεφ. δ΄.

Κύπειρος. οἱ δὲ ἐρυσίσκηπτρον ὡς τὴν ἀσπάλαθον καλοῦσι. ῥωμαῖοι ἰουγκιραδίκεμ. οἱ δὲ ἰούγκουμ. φύλλα δὲ ἔχει ὅμοια πράσῳ. μακρότερα δὲ καὶ ἰσχνότερα. καυλὸν δὲ πηχυαῖον, ἢ καὶ μείζονα. γωνιώδη. ὅμοιον σχοίνῳ, οὗ κατὰ κορυφὴν φυλλαρίων ἐστὶν ἔκφυσις μικρῶν καὶ σπέρματος. ῥίζαι δὲ ὕπεισιν ὧν καὶ ἡ χρῆσις ὥσπερ ἐπιμήκεις ἐλαίας συναφεῖς ἑαυταῖς. ἢ καὶ στρογγύλαι. μέλαιναι. εὐώδεις. ἔμπικροι. φύεται δὲ ἐν τόποις ἐργασίμοις καὶ τελματώδεσιν. ἀρίστη δέ ἐστιν ἡ βαρυτάτη καὶ πυκνὴ καὶ ἁδρά. δύσθραυστος. τραχεῖα. εὐώδης μετά τινος δριμύτητος. τοιαύτη δέ ἐστιν, ἡ κιλίκιος, καὶ ἡ συριακή. καὶ ἡ ἀπὸ τῶν κυκλάδων νήσων. δύναμις δὲ ἐστιν αὐτῇ θερμαντική. ἀναστομωτική. διουρητική. λιθιῶσι καὶ ὑδρωπικοῖς πινομένη βοηθεῖ. καὶ σκορπιοδήκτοις. καὶ ταῖς περὶ μήτραν δὲ καταψύξεσι καὶ μύσεσι πυριωμένη, βοηθεῖ. ἄγουσα ἔμμηνα. ποιεῖ δὲ καὶ τοῖς ἐν στόμασιν ἕλκεσι καὶ νεμομένοις ξηρὰ λεία. μίσγεται καὶ μαλάγμασι θερμαντικοῖς. καὶ εἰς τὰ στύμματα τῶν μύρων εὔθετεῖ. ἱστορεῖται δὲ καὶ ἕτερον εἶδος κυπείρου ἐν ἰνδίᾳ γιννώμενον. προσεοικὸς ζιγγιβέρει. ὃ διαμασσηθὲν κροκῶδες εὑρίσκεται. καταχρισθὲν δέ, παραχρῆμα ψιλοῖ τὰς τρίχας.

Περὶ καρδαμώμου. κεφ. ε΄.

Καρδάμωμον ἄριστον τὸ ἐκ τῆς κομαγηνῆς καὶ ἀρμενίας καὶ βοσπόρου κομιζόμενον. γεννᾶται δὲ καὶ ἐν ἰνδίᾳ καὶ ἀραβίᾳ. ἐκλέγου δὲ τὸ δύσθραυστον. πλῆρες. μεμυκός. τὸ γὰρ μὴ τοιοῦτον, ἔξωρόν ἐστι, καὶ τὸ τῇ ὀσμῇ δὲ πληκτικόν. γεύσει δὲ δριμὺ καὶ ὑπόπικρον. δύναμιν δὲ ἔχει θερμαντικήν. ποιεῖ δὲ μεθ' ὕδατος πινόμενον πρὸς ἐπιληπτικούς. βήττοντας. ἰσχιαδικούς. καὶ παράλυσιν. ῥήγματα. σπάσματα. στρόφους. καὶ ἕλμινθας πλατείας ἐκβάλλει. μετ' οἴνου δὲ πινόμενον, νεφριτικοῖς. δυσουροῦσι. σκορπιοπλήκτοις. καὶ πᾶσι τοῖς ἰοβόλοις ἁρμόζει. μετὰ δὲ δάφνης ῥίζης φλοιοῦ ποθεῖσα < λίθους θρύπτει. φθείρει καὶ ἔμβρυα ὑποθυμιώμενον. καὶ ψώρας ἐξαίρει σὺν ὄξει καταχριόμενον. μίσγεται δὲ καὶ εἰς τὰς τῶν μύρων στύψεις.

Περὶ νάρδου. κεφ. ς΄.

Νάρδου ἐστὶ δύο γένη. ἡ μὲν γάρ τις καλεῖται ἰνδική. ἡ δὲ συριακή. οὐχ ὅτι ἐν συρίᾳ εὑρίσκεται. ἀλλ' ὅτι τοῦ ὄρους ἐν ᾧ γεννᾶται, τὸ μὲν πρὸς συρίαν τέτραπται. τὸ δὲ πρὸς ἰνδούς. καὶ τῆς λεγομένης συριακῆς, ἐστὶ βελτίων ἡ πρόσφατος καὶ κούφη. πολύκομος. ξανθὴ τὴν χρόαν. εὐώδης ἄγαν. καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ, μικρὸν ἔχουσα τὸν στάχυν. πικρὰ τὴν γεῦσιν. καὶ γλώσσης ἀναξηραντική. ἐπιμένουσά τε τῇ εὐωδίᾳ ἐφ' ἱκανόν. τῆς δὲ ἰνδικῆς ἡ μέν τις λέγεται γαγγῖτις. ἀπό τινος ποταμοῦ παραρρέοντος τοῦ ὄρους γάγγου καλουμένου, παρ' ᾧ φύεται. ἀσθενεστέρα κατὰ δύναμιν οὖσα, διὰ τὸ ἐφυδατωδῶν τόπων εἶναι καὶ ἐπιμηκεστέρα. πλήρεις τε ἔχουσα τοὺς στάχυς. ἀπὸ τῆς αὐτῆς ῥίζης, καὶ πολυκόμους καὶ περιπεπλεγμένους. βρομώδεις κατὰ τὴν ὀσμήν. ἡ δὲ ὀρεινοτέρα εὐωδεστέρα. κολοβόσταχυς. κυπερίζουσα κατὰ τὴν εὐωδίαν. ἔχουσά τε καὶ ἄλλα ἐν αὐτῇ, ὅσαπερ καὶ ἡ συριακὴ λεγομένη. καλεῖται δέ τις καὶ σαμφαριτική, σφόδρα κολοβή. ἀπὸ χωρίου ὠνομασμένη. μεγαλόσταχυς. λευκότερον καυλὸν, ἐσθ' ὅτε μέσον ἔχουσα. ὑπερτραγίζουσα τῇ ὀσμῇ, ἣν δεῖ ἀποκλίνεσθαι. πιπράσκεται δὲ καὶ ἀποβε-

βρεγμέ

βεβρεγμένη. ὅπερ γινώσκεται ἐκ τοῦ λευκὸν εἶναι τὸν στάχυν καὶ αὐχμηρόν, καὶ μὴ ἔχειν τὸν χνοῦν. δολίζουσι δὲ αὐτὴν ἐμφυσῶντες στίμμι μεθ' ὕδατος ἢ οἴνου φοινικίνου, πρὸς τὸ συμπιλοῦσθαι αὐτήν, καὶ βαρυτέραν γίνεσθαι. ἐπεὶ δὲ τὰς χροίας ἀφαιρεῖν δεῖ, εἰ προσείη ταῖς ῥίζαις πηλός. καὶ σήθειν χωρίζοντα τὸν κονιορτόν. εὐχρηστοῦνται εἰς χειρόνιπτρον. δύναμιν δὲ ἔχουσι θερμαντικήν. ξηραντικήν. οὐρητικήν. ὅθεν κοιλίαν τε ἱστᾶσι πινόμεναι, καὶ τὰς ἐκ μήτρας ῥύσεις προστιθέμεναι, καὶ ἰχῶρας στέλλουσι. βοηθοῦσι δὲ καὶ ναυτίαις, σὺν ψυχρῷ ὕδατι πινόμεναι. καὶ καρδιωγμοῖς. καὶ ἐμπνευματουμένοις. ἡπατικοῖς τε καὶ ἰκτερικοῖς. καὶ νεφριτικοῖς. ἐναφεψηθεῖσαι δὲ ὕδατι. καὶ πυελιαθεῖσαι, εἰς ἐγκάθισμα φλεγμονὰς μήτρας ἰῶνται. ποιοῦσι καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μυδήσεις τῶν βλεφάρων. σύφουσαι καὶ δασύνουσαι τὰς βλεφαρίδας. καὶ θύγροις τε σώμασι διάπασμα. μίσγονται δὲ καὶ ἀντιδότοις. ἀποτίθενται δὲ εἰς τὰ ὀφθαλμικά, ἐν ἀγγείῳ τινὶ ἀκονίτῳ. λειοτριβηθεῖσαι σὺν οἴνῳ καὶ ἀναπλασθεῖσαι.

Περὶ κελτικῆς νάρδου. Κεφα. ζ'.

Ἡ δὲ κελτικὴ νάρδος, γεννᾶται μὲν ἐν ταῖς κατὰ λιγυρίαν ἄλπεσιν. ἐπιχωρείως ὀνομασμένη σαλιούγκα. γεννᾶται δὲ ἐν τῇ ἰστρίᾳ. ἔστι δὲ θαμνίσκος μικρὸς σὺν ταῖς ῥίζαις, εἰς δέσμας ἀναλαμβανόμενος χειροπληθεῖς. ἔχει δὲ φύλλα ὑπομήκη. ὑπόξανθα. ἄνθος μήλινον. μόνων δὲ τῶν καυλῶν ἐστὶ καὶ τῶν ῥιζῶν ἡ χρῆσις καὶ ἡ εὐωδία. ὅθεν δεῖ πρὸ μιᾶς ἡμέρας καταρράναντας ὕδατι τὰς δέσμας καὶ κορίζοντας τὸ γεῶδες, τιθέναι ἐπὶ δάφους νοτεροῦ, προϋποκειμένου χαρτίου. τῇ δὲ ὑστεραίᾳ καθαίρειν. οὐ γὰρ συναποκαθαίρεται τὸ ἀχυρῶδες καὶ ἀλλότριον τὸ εὔχρηστον, διὰ τὴν ἐκ τῆς ἰκμάδος εὐτονίαν. δολίζεται δὲ συναποτιθεμένης αὐτῇ, πόας ἐμφεροῦς. ἣν διὰ τὸ περὶ τὴν ὀσμὴν βρομῶδες, τραγίον καλοῦσιν. εὐχερὴς δὲ ἡ ἐπίγνωσις. ἄκαυλος γάρ ἐστιν ἡ πόα καὶ λευκοτέρα. καὶ ἧττον ἐπιμήκη τὰ φύλλα ἔχει, οὐδὲ τὴν ῥίζαν πικρὰν ἢ ἀρωματίζουσαν ὥσπερ ἡ τῆς ἀληθινῆς ἔχει. ἀποκρίνας οὖν τὰ καυλία καὶ τὰς ῥίζας, τὰ δὲ φυλλάρια ῥίψας, εἰ βούλει ἀποτίθεσθαι, ἀναλαμβάνων λεῖα οἴνῳ. καὶ τροχίσκους ἀνάπλαττον, φύλαττε ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ. πωμάζων ἐπιμελῶς. ἀρίστη δέ ἐστιν ἡ πρόσφατος καὶ εὐώδης. πολύρριζος. οὐκ εὔθρυπτος. πλήρης. δύναται δὲ ὅσα καὶ ἡ συριακή. διουρητικωτέρα τε καὶ εὐστομαχωτέρα. ὠφελεῖ δὲ καὶ τὰς περὶ τὸ ἧπαρ φλεγμονὰς καὶ ἰκτερικούς. καὶ πνευματώσεις στομάχου, μετὰ ἀφεψήματος ἀψινθίου πινομένη. ὁμοίως καὶ σπλῆνα. καὶ τὰ περὶ τὴν κύστιν καὶ νεφρούς. καὶ πρὸς τὰ ἰοβόλων δήγματα σὺν οἴνῳ. καὶ εἰς τὰ μαλάγματα μίσγεται καὶ ποτίσματα. καὶ χρίσματα θερμαντικά.

Περὶ ὀρεινῆς νάρδου. Κεφα. η'.

Ἡ δὲ ὀρεινὴ νάρδος, καλουμένη δὲ ὑπό τινων καὶ θυλακῖτις καὶ νῆρις, γεννᾶται ἐν κιλικίᾳ καὶ συρίᾳ. φύλλα καὶ καυλοὺς ὅμοια ἠρυγγίῳ ἔχουσα, μικρότερα μέν, οὐ μὴν τραχέα καὶ ἀκανθώδη. ῥίζαι δὲ ὕπεισι μέλαιναι εὐώδεις δύο. ἢ καὶ πλείους. ὥσπερ ἀσφοδέλου. ἰσχνότεραι καὶ μικρότεραι πολλῷ. οὔτε δὲ καυλὸν οὔτε καρπὸν οὔτε ἄνθος φέρει. ποιεῖ δὲ ἡ ῥίζα πρὸς ὅσα καὶ ἡ κελτικὴ νάρδος.

Περὶ ἀσάρου. Κεφα. θ'.

Ἄσαρον. οἱ δὲ νάρδον ἀγρίαν καλοῦσι. προφῆται αἷμα ἄρεως. ὀσθάνης, θέσαν. αἰγύπτιοι κερέθρα. ῥωμαῖοι περὶ τρεσάμ. οἱ δὲ βάκχαρ. θοῦσκοι σούκκινουμ. οἱ δέ, νάρδον ῥου-

στικὸν μ. γάλλοι βάκκαρ. ἄσαρον πόα εὐώδης στεφανωματική. φύλλα ἔχει κισσῷ ὅμοια. μικρότερα δὲ πολλῷ καὶ στρογγυλώτερα. ἄνθη μεταξὺ τῶν φύλλων πρὸς τῇ ῥίζῃ, πορφυρᾶ. εὐώδη. ὑοσκυάμου κυτίνῳ ἐμφερῆ. ἐν οἷς τὸ σπέρμα ἐοικὸς γιγάρτῳ. ἔχον καυλία γωνιοειδῆ. ὑπόξανθα. ἀραιά. ῥίζαι ὕπεισι πολλαί. γονατώδεις. λεπταί. πλάγιαι. ὅμοιαι ἀγρώστει. ἰσχνότεραι μέντοι πολλῷ καὶ εὐώδεις. ἐοικυῖαι τῇ ὀσμῇ κινναμώμῳ. φιλοῦσι δὲ τραχέα χωρία καὶ ἄνικμα. ταύτης ἡ ῥίζα, βοηθεῖ ῥήγμασι. σπάσμασι. βηχὶ χρονίῳ. δυσπνοίᾳ. δυσουρίᾳ. ἄγει καὶ ἔμμηνα. καὶ θηριοδήκτοις χρήσιμος σὺν οἴνῳ πινομένη. τὰ δὲ φύλλα στυπτικὰ ὄντα, καταπλασσόμενα, ὠφελοῦσι κεφαλαλγίας. ὀφθαλμῶν φλεγμονάς. καὶ αἰγίλωπας ἀρχομένους. καὶ μαστοὺς ἐκ τόκων φλεγμαίνοντας. καὶ ἐρυσιπέλατα. ἔστι δὲ καὶ ὑπνωτικὸς ἡ κόμη. καὶ Κρατεύας ὁ ῥιζοτομικὸς εἰς τὸ αὐτό. Ἄσαρον δύναμιν ἔχει διουρητικὴν καὶ θερμαντικήν. ἁρμόζουσαν ὑδρωπικοῖς. ἰσχιαδικοῖς χρονίοις. ἄγουσι δὲ καὶ ἔμμηνα μετὰ μελικράτου ποθεῖσαι αἱ ῥίζαι πλῆθος < ϛ΄. καὶ καθαίρουσιν ὡς ἐλλέβορος λευκός. μίγνυται δὲ καὶ μύροις. φύεται ἐν ὑποσκίοις ὄρεσι. πλεῖστον δὲ ἐν πόντῳ καὶ φρυγίᾳ καὶ ἰλλυρίδι. καὶ ἰουστίνῃ τῆς ἰταλίας.

Περὶ φοῦ. κεφ ι.

Φοῦ. οἱ δὲ, καὶ τοῦτο ἀγρίαν νάρδον καλοῦσι. γεννᾶται μὲν ἐν πόντῳ. φύλλα δὲ ἐλαφοβοσκῷ ἢ ἱπποσελίνῳ παραπλήσια ἔχει. καυλὸν πηχυαῖον, ἢ μείζω. λεῖον. τρυφερὸν ἐμπόρφυρον. μεσόκοιλον. διειλημμένον γόνασιν. ἄνθη πρὸς τὰ τοῦ ναρκίσσου. μείζω δὲ καὶ τρυφερώτερα. καὶ ἐν τῷ ὑπολεύκῳ διαπόρφυρα. ῥίζα δὲ ἡ μὲν ἄνωθεν, περὶ δακτύλου μικροῦ τὸ πάχος. πλάγια δὲ ἐπιρρίζια ἔχει καθάπερ σχοῖνος ἢ μέλας ἐλλέβορος. ἀλλήλοις ἐπιπεπλεγμένα. ὑπόξανθα. εὐώδη. ναρδίζοντα τῇ ὀσμῇ, μετά τινος βάρους βρομώδους. δύναται δὲ θερμαίνειν. οὖρα κινεῖν ξηρὰ ποτιζομένη. καὶ τὸ ἀπόζεμα δὲ αὐτῆς, τὸ αὐτὸ δύναται ποιεῖν καὶ πρὸς πλευρᾶς πόνον. ἔμμηνά τε ἄγει καὶ ἀντιδότοις μίγνυται. δολοῦται δὲ ὀξυμυρσίνης ῥίζαις συμμιγνυμένη. εὐχερὴς δὲ ἡ ἐπίγνωσις αὐτῆς ἐστί. σκληραὶ γάρ εἰσιν αὗται καὶ εὔθραυστοι δίχα εὐωδίας.

Περὶ μαλαβάθρου. κεφ ια.

Μαλάβαθρον ἔνιοι ὑπολαμβάνουσιν εἶναι τῆς ἰνδικῆς νάρδου φύλλον πλανώμενοι ὑπὸ τῆς κατὰ τὴν ὀσμὴν ἐμφερείας. πολλὰ γάρ ἐστιν ὅμοια τῇ ὀσμῇ νάρδῳ. ὡς τὸ φοῦ. ἄσαρον. νῆρις. οὐκ ἔχει δὲ οὕτως. ἴδιον δέ ἐστι γένος φυόμενον ἐν τοῖς ἰνδικοῖς τέλμασι. φύλλον ὂν ἐπινηχόμενον τῷ ὕδατι. καθάπερ ὁ ἐπὶ τῶν τελμάτων φακός. ῥίζαν οὐκ ἔχον. ὅπερ συλλέγοντες, εὐθέως διαπείρουσι λίνῳ. καὶ ξηράναντες ἀποτίθενται. φασὶ δὲ καὶ τῆς θερείας ἀναξηρανθέντος τοῦ ὕδατος, καίεσθαι φρυγάνοις τὴν γῆν. μὴ γινομένου γὰρ τούτου μηκέτι φύεσθαι. ἔστι δὲ καλὸν τὸ πρόσφατον καὶ ὑπόλευκον, ἐν τῷ μελανίζειν. τὸ ἄθραυστον καὶ ὁλόκληρον. πληκτικὸν τῇ ὀσμῇ. καὶ ἐπιδιαμένον τῇ εὐωδίᾳ. ναρδίζον δὲ τῇ γεύσει μὴ ἁλμυρίζον. τὸ δὲ ἀδρανὲς καὶ τὸ λεπτοκοπημένον, εὐρωτιῶσαν ἔχον τὴν ἀποφοράν, φαῦλον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ νάρδῳ. ἐνεργέστερον δὲ ἐκείνη πάντα ποιεῖ. διουρητικωτέρα μέντοι καὶ εὐστομαχωτέρα ἐστίν, ἡ τοῦ μαλαβάθρου δύναμις. καὶ πρὸς τὰς ὀφθαλμίας καὶ πρὸς τὰς φλεγμονὰς ἁρμόζει. ἀναζεσθὲν ἐν οἴνῳ καὶ λεῖον ἐπιχριόμενον. ὑποτίθεται δὲ καὶ γλώσσῃ πρὸς εὐωδίαν στόματος καὶ σὺν ἱματίοις τίθεται. ἄβρωτα γὰρ καὶ εὐώδη ταῦτα τηρεῖ.

Περὶ κασσίας. κεφ ιβ.

Κασσίας δέ ἐστι πλείονα εἴδη. περὶ τὴν ἀρωματοφόρον ἀραβίαν γεννώμενα. ἔχει δὲ ῥάβδον παχύφλοιον. φύλλα δὲ ὡς πεπέρεως. ἐκλέγου δὲ τὴν ἔγκιρρον. εὔχρουν. κου-

ραλί

ῥαλίζουσαν. στενὴν λίαν. μακρὰν καὶ παχεῖαν. τοῖς συριγγίοις πλήρη. δηκτικὴν ἐν τῇ γεύσει. καὶ στύφουσαν μετὰ ποσῆς πυρώσεως. ἀρωματίζουσαν. οἰνίζουσαν τῇ ὀσμῇ. ἡ δὲ τοιαύτη ὑπὸ τῶν ἐπιχωρίων ἄχυ καλεῖται. δαφνῖτις δὲ προσαγορεύεται ὑπὸ τῶν ἐν ἀλεξανδρείᾳ ἐμπόρων. πρὸ δὲ ταύτης ἐστὶν ἡ μέλαινα καὶ ἐμπόρφυρος παχεῖα. ζίγιρ καλουμένη. ῥοδίζουσα τῇ ὀσμῇ. μάλιστα πρὸς τὴν ἰατρικὴν χρῆσιν εὔθετος. δευτερεύει δὲ ἡ προειρημένη. τρίτη δὲ ἐστὶν ἡ καλουμένη βλαστὸς μοσυλητικός. αἱ δὲ λοιπαὶ εὐτελεῖς. ὡς ἡ καλουμένη ἀφήμων. μέλαινα καὶ ἀηδὴς καὶ λεπτόφλοιος. ἢ ἡ καὶ φλοιορραγής. ὡς καὶ ἡ κιττὼ καὶ δάρκα καλουμένη.

Περὶ ψευδοκασσίας. κεφ. ιγ´.

Ἔστι δέ τις καὶ ψευδοκασσία ἀφάτως ἐμφερής. ἥτις ἐλέγχεται τῇ γεύσει, οὐκ οὖσα δριμεῖα. οὐδὲ ἀρωματώδης. προσεχόμενόν τε τὸν φλοιὸν ἔχει τῇ ἐντεριώνῃ. εὑρίσκεται δέ τις καὶ πλατεῖα σύριγξ. ἁπαλή. κούφη. εὔερνης. διαφέρουσα δὲ τῆς ἄλλης. ἀποδοκιμάζουσι δὲ τὴν ὑπόλευκον καὶ ψωρώδη. τραγίζουσαν ἐν τῇ ὀσμῇ. καὶ τὴν μὴ ἔχουσαν δὲ τὴν σύριγγα παχεῖαν. ψωρώδη δὲ καὶ λεπτήν. δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ οὐρητικήν. ξηραντικήν. στύφουσαν πραέως. ἁρμόζει δὲ εἰς τὰ πρὸς ὀξυδορκίαν ὀφθαλμικὰ καὶ μαλάγματα. φακούς τε αἴρει μετὰ μέλιτος καταχριομένη. καὶ ἔμμηνα ἄγει. καὶ ἐχιοδήκτοις βοηθεῖ πινομένη. καὶ πρὸς τὰς ἐντὸς φλεγμονὰς πάσας ποθεῖσα καὶ πρὸς νεφρούς. εἰς ἐγκαθίσματά τε καὶ ὑποθυμιάματα γυναιξί. πρὸς εὐρυσμὸν μήτρας. διπλάσιον δὲ αὐτῆς μισγόμενον τοῖς φαρμάκοις, εἰ μὴ παρείη κιννάμωμον. τὸ αὐτὸ γὰρ δρᾷ. ἄγαν δέ ἐστι πολύχρηστος.

Περὶ κινναμώμου. κεφ. ιδ´.

Κινναμώμου ἐστὶ πλείονα εἴδη, ὀνομαζόμενα ἐπιχωρίως. διαφέρει δὲ τὸ μόσυλον. διὰ τὸ φέρειν ποσὴν ἐμφέρειαν, πρὸς τὴν μοσυλῖτιν καλουμένην κασσίαν. καὶ τούτου πρὸς τὸ πρόσφατον τῇ χροιᾷ μέλαν. τεφρίζον ἐν τῷ οἰνώδει. λεπτὸν δὲ τοῖς ῥαβδίοις καὶ λεῖον, ὄζοις συνεχέσι κεχρημένον. σφόδρα εὐῶδες. σχεδὸν γὰρ ἡ τοῦ ἀρίστου κρίσις ἐστὶ περὶ τὴν ἐν τῇ εὐωδίᾳ ἰδιότητα. εὑρίσκεται γὰρ μετὰ τοῦ ἀρίστου καὶ ἰδιάζοντος ἡ ὀσμὴ καρδαμώμῳ ἐμφερής. ἔτι καὶ δριμὺ καὶ δηκτικὸν τῇ γεύσει. καὶ ὑφαλμυρίζον μετὰ θερμασίας, οὔτε τῇ παρατρίψει μὴ ταχέως δασυνόμενον. καὶ ἐν τῷ θραύεσθαι χνοῶδες καὶ λεῖον ἔχον τὸ μεταξὺ τῶν ὄζων. δοκίμαζε δὲ ἀπὸ μιᾶς ῥίζης λαμβάνων τὸν θαλλόν. εὐχερὴς γὰρ ἡ τοιαύτη δοκιμασία. τὰ γὰρ θραύσματα, μίγματα τυγχάνει. καὶ κατὰ τὴν πρώτην δοκιμασίαν τὰ κρείττονα περιπνέοντα καὶ πληροῦντα τὴν ὄσφρησιν, ἐμποδίζει τὴν τοῦ ἥττονος ἐπίκρισιν. ἔστι δὲ καὶ ὀρεινόν, παχύ. κολοβόν. σφόδρα ὑπόκιρρον τὴν χρόαν. καὶ τρίτον παρὰ τὸ μόσυλον, μέλαν καὶ λίαν εὐῶδες. εὐερνῶδες δὲ καὶ οὐ πολυγόνατον. τέταρτον, λευκόν. χαῦνον. ὀγκῶδες ἰδέσθαι καὶ εὐτελές. εὔθραυστόν τε καὶ μεγάλην ἔχον ῥίζαν, κασσίζουσαν. πέμπτον τὴν ὀσμὴν ὑπόκιρρον. καὶ προσεμφερὲς τὸν φλοιὸν κασσίᾳ πυρρᾷ. πρὸς τὴν ἀφὴν δὲ στερεόν. οὐ πάνυ ἰνῶδες. παχύρριζον. τούτων δὲ τὸ πνέον λιβανωτοῦ ἢ κασσίας ἢ ἀμώμου, εὐωδίας ἧττόν ἐστιν. ἀπολέγου δὲ τὸ ψωρῶδες καὶ τὸ ῥυσόκαρφον καὶ λεῖον. καὶ τὸ ξυλῶδες. τὴν ῥίζαν δὲ ὡς ἀχρείαν παραιτοῦ.

Περὶ ψευδοκινναμώμου. κεφ. ιε´.

Ἔστι δέ τι ἄλλο τὸ καλούμενον ψευδοκιννάμωμον. οὐκ εὔτονον τῇ ὀσμῇ. ἐκλελυμένον δὲ καὶ τῇ δυνάμει. καλεῖται δὲ καὶ ζιγγίβερ ξυλοκιννάμωμον ὄν. ἔχον τινὰ ἐμφέρειαν κινναμώμῳ. ἔστι δὲ ξυλῶδες κιννάμωμον, ἔχον ῥάβδους μακρὰς καὶ ῥωμαλέας καὶ

τὴν εὐωδίαν πολὺ καταδεεστέραν. λέγεται δὲ ὑπὸ ἐνίων καὶ κατὰ γένος διαφέρειν τοῦ κινναμώμου τὸ ξυλοκιννάμωμον, ἑτέρας ὂν φύσεως. δύναμιν δὲ ἔχει πᾶν κιννάμωμον θερμαντικήν. οὐρητικήν. μαλακτικήν. πεπτικήν. ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα πινόμενον καὶ προστιθέμενον μετὰ σμύρνης. καὶ ἰοβόλοις θηρίοις καὶ θανασίμοις ἁρμόζει· καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἀποκαθαίρει. θερμαίνει τε καὶ λεπτύνει. καὶ ἔστι διουρητικόν. φακούς τε καὶ ἐφήλεις ἀποκαθαίρει μετὰ μέλιτος ἐπιχρισθέν. ποιεῖ δὲ καὶ πρὸς βῆχας. κατάρρους. ὕδρωπας. νεφρίτιδας. δυσουρίας. μίσγεται δὲ καὶ τοῖς πολυτελέσι μύροις. καὶ καθόλου ἐστὶ πολύχρηστον. ἀποτίθεται δὲ εἰς διαμονὴν λεῖον. οἴνῳ ἀναλαμβανόμενον καὶ ξηραινόμενον ἐν σκιᾷ. ἔστι δέ τι λεγόμενον κιννάμωμον, ὃ ἔνιοι ψευδοκιννάμωμον καλοῦσιν. εὐτελὲς σφόδρα καὶ παχυραβδότερον. κατὰ πολλὰ μέντοι γε ἐλαττούμενον κινναμώμου κατά τε ὀσμὴν καὶ γεῦσιν.

Περὶ ἀμώμου. κεφ. ιϛ΄.

Ἄμωμόν ἐστι θαμνίσκος οἱονεὶ βότρυς, ἐκ ξύλου ἀντεμπεπλεγμένος ἑαυτῷ. ἔχει δέ τι καὶ ἄνθος μικρόν, ὡς λευκοΐου. φύλλα δὲ βρυωνίᾳ ὅμοια. κάλλιστον δέ ἐστι τὸ ἀρμένιον. χρυσίζον τῇ χρόᾳ. ἔχον τε τὸ ξύλον ὑπόκιρρον. εὐῶδες ἱκανῶς. τὸ δὲ μηδικὸν διὰ τὸ ἐν πεδίοις καὶ ἐν ἐφύδροις τόποις φύεσθαι, ἀδυνατώτερον. ἔστι δὲ μέγα καὶ ὑπόχλωρον. καὶ πρὸς τὴν ἁφὴν ἁπαλόν. ἰνῶδες τοῖς ξύλοις. ὀριγανίζον τῇ ὀσμῇ. τὸ δὲ ποντικὸν ὑπόκιρρον οὐ μακρόν. οὐδὲ δύσθραυστον. βοτρυῶδες. πλῆρες καρποῦ. καὶ τῇ ὀσμῇ πληκτικόν. ἐκλέγου δὲ τὸ πρόσφατον καὶ λευκὸν ἢ ὑπέρυθρον. οὐδὲ πεπιλημένον ἢ συμπεπλεγμένον. λελυμένον δὲ καὶ διακεχυμένον. σπέρματος πλῆρες. ὅμοιον βοτρυδίοις. βαρύ. σφόδρα εὐῶδες, δίχα εὐρῶτος. καὶ δριμὺ δάκνον τὴν γεῦσιν. ἁπλοῦν τὴν χρόαν καὶ οὐ ποικίλον. δύναμιν δὲ ἔχει θερμαντικήν. στυπτικήν. ξηραντικήν. ὑπνοποιόν. ἀνώδυνον. τῷ μετώπῳ καταπλασσόμενον. φλεγμονάς τε καὶ μελικηρίδας, πεπαίνει καὶ διαφορεῖ. σκορπιοπλήκτοις τε μετὰ ὠκίμου καταπλασθέν, ὠφελεῖ. ποδαγρικοῖς συμβάλλεται καὶ ὠφελεῖ. καὶ παρηγορεῖ. καὶ ὀφθαλμῶν φλεγμονάς. καὶ τὰς ἐν σπλάγχνοις σὺν σταφίδι. πρὸς δὲ τὰ γυναικεῖα καὶ ἐν προσθέτοις, καὶ ἐν ἐγκαθίσμασι χρήσιμον. ποθὲν δὲ τὸ ἀφέψημα αὐτοῦ ἁρμόζει ἡπατικοῖς. νεφριτικοῖς. ποδαγρικοῖς. μίσγεται δὲ καὶ ἀντιδότοις. καὶ τοῖς πολυτελεστάτοις τῶν μύρων. δολίζουσι δέ τινες τὸ ἄμωμον, τῇ λεγομένῃ ἀμωμίδι. ἐμφερεῖ οὔσῃ ἀμώμῳ. ἀόσμῳ μέντοι καὶ ἀκάρπῳ. γεννωμένῃ δὲ ἐν ἀρμενίᾳ. ἄνθος ἐχούσῃ ἐμφερὲς ὀριγάνῳ. δεῖ δὲ ἐν ταῖς τῶν τοιούτων δοκιμασίαις τὰ θραύσματα ἐκφεύγειν. ἐκλέγου δὲ τὰ ἀπὸ μιᾶς ῥίζης ἔχοντα κλάδους τελείους.

Περὶ κόστου. κεφα. ιζ΄.

Κόστον διαφέρει ὁ ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος. πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν. δευτερεύει δὲ ὁ ἰνδικὸς ἀδρὸς ὢν καὶ κοῦφος καὶ μέλας ὡς νάρθηξ. τρίτος δέ ἐστιν ὁ συριακός. βαρύς. τὴν χρόαν πυξώδης. πληκτικὸς τῇ ὀσμῇ. ἄριστος δέ ἐστιν ὁ πρόσφατος. λευκός. πλήρης δι' ὅλου. πυκνός. ξηρός. ἀτερηδόνιστος. ἄβρωμος. γεύσει δηκτικὸς καὶ πυρώδης. δύναμιν δὲ ἔχει θερμαντικήν. διουρητικήν. ἐμμήνων ἀγωγὸν καὶ τῶν περὶ ὑστέραν παθῶν ἀρωγόν. ἐν προσθέμασι καὶ καταντλήμασι καὶ πυριάσεσι. πινόμενον δὲ ἐχεοδήκτοις βοηθεῖ οὐγγίας β΄ πλῆθος· καὶ πρὸς θώρακος πόνους καὶ σπάσματα. καὶ πνευματώσεις μετ' οἴνου καὶ ἀψινθίου. καὶ ἀφροδίσια δὲ παρορμᾷ μετ' οἰνομέλιτος. ἄγει δὲ καὶ ἕλ-

μινθας

μινθαι πλατεῖαν μεθύσαντος. σύγχρισμα τε ῥιγοῦσι μετ' ἐλαίου πρὸ τῆς ἐπισημασίας παραλυτικοῖς. καθαίρει δὲ καὶ ἔφηλιν καταχριόμενος μεθ' ὕδατος ἢ μέλιτος. μίσγεται δὲ καὶ μαλάγμασι καὶ ἀντιδότοις. μίσγουσι δ' ἔνιοι τὰς ῥωμαλεωτάτας τοῦ κομμαγηνοῦ ἐλενίου ῥίζας δολοῦντες αὐτόν. εὐχερὴς δὲ ἡ διάγνωσις. οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ ἐλένιον, οὔτε τὴν εὐωδίαν αὐτοῦ ἐπίμονον καὶ πληκτικὴν παρέχει.

Περὶ σχίνου. κεφ. ιη.

Σχῖνος, ἡ μέν τις φύεται ἐν λιβύῃ. ἡ δὲ, ἐν ἀραβίᾳ. ἑτέρα δὲ ἐν τῇ ναβαταίᾳ λεγομένῃ. ἥτις ἐστὶ κρατίστη. δευτερεύει δὲ ἡ ἀραβική. ἣν ἔνιοι βαβυλώνιον καλοῦσιν. οἱ δὲ, τευχίτην. ἡ δὲ λιβυκὴ ἄχρηστος. ἐκλέγου δὲ τὴν πρόσφατον. ἔμπυρον. πολυανθῆ. σχιζομένην δὲ ἐμπόρφυρον καὶ λεπτήν. καὶ ῥοδίζουσαν τῇ εὐωδίᾳ ἐπειδὰν διατριβῇ ταῖς χερσί. καὶ δάκνουσαν τὴν γλῶσσαν μετὰ ποσῆς πυρώσεως. χρῆσις δὲ τοῦ ἄνθους καὶ τῶν καλάμων καὶ τῆς ῥίζης. δύναμιν δὲ ἔχει διουρητικήν. ἐμμήνων ἀγωγόν. πνευμάτων διαλυτικήν. κεφαλῆς καρηβαρικήν. ὑποστύφουσαν μετρίως. ἐπιδρυπτικήν. πεπτικήν. ἀναστομωτικὴν καὶ διουρητικήν. τὸ μὲν οὖν ἄνθος αὐτῆς, ποτίσμασι χρήσιμον πρὸς αἵματος ἀναγωγὰς καὶ πόνους στομάχου. πνεύμονος. ἥπατος νεφρῶν. μίσγεται δὲ εἰς ἀντιδότους. ἡ δὲ ῥίζα στυπτικωτέρα. διὸ καὶ τοῖς ἀσώδεσι στομάχοις δίδοται ὑδρωπικοῖς τε καὶ σπάσμασι μετὰ ἴσου πεπέρεως πρὸς ἡμέρας τινάς. τὸ δὲ ἀπόζεμα αὐτῆς, ταῖς περὶ μήτραν φλεγμοναῖς εἰς ἐγκάθισμα ἁρμόδιον.

Περὶ καλάμου. κεφ. ιθ.

Κάλαμος ἀρωματικὸς, φύεται μὲν ἐν ἰνδίᾳ. ἔστι δὲ αὐτοῦ κάλλιστος ὁ κιρρός. πυκνογόνατος. καὶ εἰς πολλοὺς σχινδαλμοὺς θραυόμενος. γέμων ἀραχνίων τὴν σύριγγα. ὑπόλευκος. ἐν δὲ τῇ διαμασήσει γλίσχρος. στυπτικός. ὑπόδριμυς. πικρός. δύναται δὲ οὖρα κινεῖν ποθείς. ὅθεν ἁρμόζει μετὰ ἀγρώστεως ἢ σελίνου σπέρματος ἀφεψηθεὶς καὶ ποθεὶς, ὑδρωπικοῖς. νεφριτικοῖς. στραγγουριῶσι. ῥήγμασιν. ἄγει δὲ καὶ ἔμμηνα πινόμενος καὶ προστιθέμενος. βῆχάς τε ἰᾶται ὑποθυμιώμενος καθ' ἑαυτόν. καὶ σὺν ῥητίνῃ τερεβινθίνῃ, τοῦ καπνοῦ διὰ σύριγγος ἑλκομένου τῷ στόματι. ἀφέψεται δὲ καὶ εἰς ἐγκαθίσματα τὰ γυναικεῖα. καὶ ἐγκλύσματα. μίσγεται δὲ καὶ μαλάγμασι. καὶ θυμιάμασι πρὸς εὐωδίαν.

Περὶ βαλσάμου. κεφα. κ'.

Βάλσαμον τὸ μὲν δένδρον κατὰ μέγεθος λευκοΐου ἢ λυκίου ἢ πυρακάνθης βλέπεται. φύλλα ἔχον ὅμοια πηγάνῳ. λευκότερα δὲ πολλῷ καὶ ἀειθαλέστερα. γινόμενον ἐν μόνῃ ἰουδαίᾳ, κατά τινα αὐλῶνα καὶ ἐν αἰγύπτῳ. διαφέρον αὐτὸ ἑαυτοῦ τραχύτητι καὶ μήκει καὶ ἰσχνότητι. λέγεται γοῦν τὸ λεπτὸν καὶ τριχῶδες τοῦ θάμνου θεριστόν. ἴσως διὰ τὸ εὐχερῶς θερίζεσθαι ἰσχνὸν ὄν.

Περὶ ὀποβαλσάμου. κεφ. κα.

Τὸ δὲ ὀποβάλσαμον λεγόμενον ὀπίζεται ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἐν τεμνομένου σιδηροῖς ὄνυξι τοῦ δένδρου. ῥεῖ δὲ ὀλίγον. ὡς καθ' ἕκαστον χρόνον μὴ πλεῖον ἢ ἓξ ἢ ἑπτὰ χόας συναθροίζεσθαι. πωλεῖται δὲ ἐν τῷ τόπῳ σταθμὸς αὐτοῦ πρὸς διπλοῦν ἀργύριον. ἔστι δὲ ὁ ὀπὸς καλὸς ὁ πρόσφατος τῇ ὀσμῇ. εὔτονος καὶ εἰλικρινής. μὴ παροξίζων. εὐδιάλυτος. λεῖος. στύφων καὶ δάκνων μετρίως τὴν γλῶσσαν. δολοῦται δὲ ποικίλως. οἱ μὲν γὰρ χρίσματι μίσγουσιν αὐτό. ὡς τὸ τερεβίνθινον. κύπρινον. σχίνινον. σούσινον. βαλάνινον. μετώπιον. μέλι. κηρωτὴν μυρσίνην ἢ κυπρίνην ὑγρὰν λείαν. ἐλέγχεται δὲ εὐχερῶς ὁ τοιοῦτος. ἐπισταλεὶς γὰρ ὁ ἀκέραιος εἰς ἐρεοῦν ὕφος καὶ ἐκπλυθεὶς, κηλῖδα οὐ ποιεῖ οὐ-

δὲ ἁπλοῦν· ὁ δὲ δεδολωμένος προσμένει. καὶ γάλακτι δὲ ἐπισταχθεὶς συνίστησι τοῦτο· ὁ δὲ δεδολωμένος οὐ δρᾷ. ἔτι ὁ ἀκέραιος ἐπιχυθεὶς γάλακτι ἢ ὕδατι, χεῖται ταχέως καὶ γαλακτοῦται. ὁ δὲ δεδολωμένος ἐπιπλεῖ καθάπερ ἔλαιον· συστρεφόμενος ἢ διασχιζόμενος ἀστεροειδῶς. τῷ μέντοι χρόνῳ καὶ ὁ ἀκέραιος παχυνόμενος, ἑαυτοῦ χείρων γίνεται. πλανῶνται δὲ οἱ νομίζοντες τοῦτον ἀκέραιον ἐπισταγέντα ὕδατι εἰς χωρεῖν εἰς βάθος πρῶτον· εἶτα ἀναπλεῖν διαχυτόν.

Περὶ ξυλοβαλσάμου. κεφα. κβʹ.

Τὸ δὲ ξύλον ἑαυτοῦ ὃ καλεῖται ξυλοβάλσαμον, δόκιμον ἐστὶ τὸ πρόσφατον καὶ λεπτόκαρφον, πυρρόν, εὐῶδες, βραχὺ πνέον ὀποβαλσάμου. τοῦ δὲ καρποῦ, καὶ γὰρ τούτου ἡ χρῆσις ἀναγκαία, ἐκλέγου τὸν ξανθόν, πλήρη, μέγαν, βαρύν, δάκνοντα τὴν γεῦσιν καὶ πυροῦντα, μετρίως παραπνέοντα τοῦ ὀποβαλσάμου. φέρεται δέ τι ἀπὸ Πέτρας· ᾧ δολίζουσι τὸν καρπόν, σπέρμα ὑπερικῷ ὅμοιον. ὅπερ γνώσῃ ἐκ τοῦ μείζονά τε εἶναι καὶ κενὸν καὶ ἀδύναμον, πεπερίζειν τῇ γεύσει. δύναμιν δὲ ἔχει ἐνεργεστάτην ὁ ὀπός, θερμαντικωτάτην οὖσαν. σμήχων τὰ ἐπισκοτοῦντα ταῖς κόραις· καὶ τὰς περὶ μήτραν ψύξεις ἰώμενος· προστιθέμενος μετὰ ῥοδίνης κηρωτῆς. ἄγει δὲ καὶ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα. καὶ ῥῖγος συγχρισθεὶς λύει. καθαίρει δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. ἔστι δὲ καὶ πεπτικὸς καὶ οὐρητικὸς πινόμενος, δυσπνοοῦσιν ἁρμόζων· καὶ τοῖς ἀκόνιτον πεπωκόσι μετὰ γάλακτος· καὶ θηριοδήκτοις. μίσγονται δὲ καὶ ἀκόποις καὶ μαλάγμασι καὶ ἀντιδότοις. καθόλου δραστικωτάτην ἔχει τὴν δύναμιν ὁ ὀπὸς τοῦ βαλσάμου· δεύτερον δὲ ὁ καρπός· ἐλαχίστην δὲ τὸ ξύλον. ὁ δὲ πινόμενος, ἁρμόζει πλευριτικοῖς, περιπνευμονικοῖς, βήσσουσιν, ἰσχιαδικοῖς, ἐπιληπτικοῖς, σκοτωματικοῖς, ὀρθοπνοϊκοῖς, στροφουμένοις, δυσουροῦσι, θηριοδήκτοις. καὶ εἰς τὰ γυναικεῖα δὲ ὑποθυμιάματα εὔθετος. καὶ εἰς ἐγκαθίσματα ἀφεψόμενος ἀναστομοῖ τὴν μήτραν, καὶ ἐπισπᾶται ὑγρασίαν. τὸ δὲ ξύλον τὴν αὐτὴν ἔχει δύναμιν τῷ καρπῷ, ἥσσονα μέντοι. βοηθεῖ δὲ ἀφεψηθὲν ὕδατι καὶ πινόμενον ἀπεψίαις, στρόφοις, θηριοδήκτοις, σπωμένοις· οὐρά τε ἄγει. καὶ πρὸς τὰ ἐν κεφαλῇ τραύματα μετὰ ἴριδος ἁρμόζει ξηρᾶς. ἀνάγει δὲ καὶ λεπίδας. μίσγονται δὲ καὶ εἰς τὰ τῶν μύρων σύμμιγματα.

Περὶ ἀσπαλάθου. κεφα. κγʹ.

Ἀσπάλαθος· οἱ δέ, ἐρυσίσκηπτρον· οἱ δέ, σφάγνον· οἱ δὲ φάσγανον. Σύροι δὲ διάξυλον καλοῦσι. θάμνος ἐστὶ ξυλώδης, ἀκάνθας πολλὰς κεκτημένος, γεννώμενος ἐν Ἴστρῳ καὶ Νισύρῳ καὶ Συρίᾳ καὶ Ῥόδῳ· ᾧ χρῶνται οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ καλὸς ὁ βαρύς· καὶ μετὰ τὸ περιφλοιωθῆναι ὑπέρυθρος ἢ πορφυρίζων, πυκνός, εὐώδης, πικρίζων ἐν τῇ γεύσει. ἔστι δέ τι καὶ ἕτερον εἶδος αὐτοῦ λευκόν, ξυλῶδες, ἄοσμον, ὃ δὴ καὶ χεῖρον καθέστηκε. δύναμιν δὲ ἔχει θερμαντικὴν μετὰ στύψεως. ὅθεν πρός τε τὰς ἄφθας ἑψηθεὶς μετ' οἴνου καὶ διακλυζόμενος ἁρμόζει. καὶ πρὸς τὰ ἐν αἰδοίοις ἕλκη καὶ νομὰς καὶ ἀκαθαρσίας ἐγκλυζόμενος. ἔμβρυά τε κατασπᾷ μισγόμενος πεσσῷ. τὸ δὲ ἀφέψημα αὐτοῦ κοιλίαν ἵστησι, καὶ αἵματος ἀναγωγὴν ποθέν· δυσουρίαν τε καὶ ἐμπνευματώσιν λύει.

Περὶ βρύου. κεφα. κδʹ.

Βρύον· ὑπό τινων δὲ σπλάγχνον καλεῖται, εὑρισκόμενον ἐπὶ τῶν δένδρων κεδρίνων ἢ λευκίνων ἢ δρυΐνων. διαφέρει δὲ τὸ κέδρινον· δεύτερον δὲ τὸ λεύκινον. ἔστι δὲ αὐτοῦ τὸ εὐωδέστερον καὶ λευκόν, καλόν. τὸ δὲ μελανίζον χεῖρον. δύναμιν δὲ ἔχει στυπτικήν· ποιοῦνται περὶ μήτραν ἐν

ἀφεψή

ἀφεψήμασιν εἰς ἐγκάθισμα. μίσγονται δὲ καὶ μύροις βαλανίνοις καὶ χρίσμασι διὰ τὸ ἐν αὐτοῖς συστατικόν. καὶ εἰς θυμιαμάτων δὲ καὶ ἀκόπων σκευασίαν ἐστὶν εὔθετος.

Περὶ ἀγαλλόχου. κεφ. κε'.

Ἀγάλλοχον ξύλον ἐστὶ φερόμενον ἐκ τῆς Ἰνδίας καὶ Ἀραβίας, ἐοικὸς θυίνῳ ξύλῳ, ἐστιγμένον, εὐῶδες, παραστῦφον ἐν τῇ γεύσει μετά τινος πικρότητος, φλοιὸν ἔχον δερματώδη, ὑπόποικιλον. ποιεῖ δὲ διαμασώμενον καὶ διακλυζόμενον τὸ ἀφέψημα πρὸς εὐωδίαν στόματος. καὶ διάπασμα δὲ ὅλου τοῦ σώματός ἐστι. θυμιᾶται δὲ ἀντὶ λιβανωτοῦ. ἡ δὲ ῥίζα αὐτοῦ < ὁλκὴ πινομένη, στομάχου πλάδον καὶ ἀτονίαν καὶ καύσωνα παρηγορεῖ. τοῖς τε ἀλγοῦσι πλευρὸν καὶ ἧπαρ, ἢ δυσεντερικοῖς ἢ στροφουμένοις, ἀρήγει πινομένη μεθ' ὕδατος.

Περὶ νασκάφθου. κεφα. κς'.

Νάσκαφθον· οἱ δέ, νάρκαφθον. καὶ τοῦτο ἐκ τῆς Ἰνδικῆς κομίζεται. ἔστι δὲ φλοιῶδες, συκαμίνου λεπίσματι ἐοικός. θυμιώμενον διὰ τὴν εὐωδίαν, καὶ μιγνύμενον τοῖς σκευαστοῖς θυμιάμασι. ὠφελοῦν καὶ μήτραν ἐστενωμένην ὑποθυμιαθέν.

Περὶ καγκάμου. κεφα. κζ'.

Κάγκαμον δάκρυόν ἐστιν Ἀραβικοῦ ξύλου, σμύρνῃ πως ἐοικός, βρωμῶδες ἐν τῇ γεύσει. ᾧ θυμιάματι χρῶνται. ὑποκαπνίζουσι δὲ καὶ τὰ ἱμάτια μετὰ σμύρνης καὶ στύρακος. δύναμιν δὲ ἱστορεῖται ἔχειν ἰσχναντικὴν τῶν καταπιμέλων, τριωβόλου πλῆθος πινόμενον σὺν ὕδατι ἢ ὀξυμέλιτι ἐφ' ἱκανὰς ἡμέρας. δίδοται καὶ σπληνικοῖς καὶ ἐπιληπτικοῖς, καὶ ἀσθματικοῖς. ἔμμηνά τε ἄγει σὺν μελικράτῳ. καθαίρει δὲ καὶ τὰς ἐν ὀφθαλμοῖς ταχέως οὐλάς, καὶ ἀμβλυωπίας ἰᾶται, διεθὲν οἴνῳ. πρός τε μυδήσεις οὔλων καὶ ὀδονταλγίας, ὡς οὐδὲν ἕτερον ποιεῖ.

Περὶ κύφεως. κεφα. κη'.

Κῦφι θυμίαμά ἐστι σκευασία κεχαρισμένη θεοῖς. χρῶνται δὲ αὐτῷ καταπόρως οἱ ἐν Αἰγύπτῳ ἱερεῖς. μίσγεται δὲ καὶ ἀντιδότοις. καὶ ἀσθματικοῖς δίδοται ἐν πόμασι. σκευασίαι δὲ αὐτοῦ ἐμφέρονται πλείονες. ἐν αἷς ἐστι καὶ αὕτη. κυπείρου ἡμίξεστον. ἀρκευθίδος ἁδρᾶς τὸ αὐτό. σταφίδος λιπαρᾶς ἐκγεγιγαρτισμένης μνᾶς < ιβ'. ῥητίνης ἀπεκαθαρμένης μνᾶς ε'. καλάμου ἀρωματικοῦ, ἀσπαλάθου, σχοίνου, ἑκάστου μνᾶν α'. σμύρνης ιβ'. οἴνου παλαιοῦ ξέστας θ'. μέλιτος μνᾶς β'. ἐκγιγαρτίσας τὴν σταφίδα κόψον καὶ λέανον μετ' οἴνου καὶ τῆς σμύρνης. καὶ τὰ ἄλλα κόψας καὶ σήσας, μίξον τούτοις. ἔασόν τε συμπιεῖν ἡμέραν α'. εἶτα ἑψήσας τὸ μέλι ἄχρι κολλώδους συστάσεως, μίξον ἐπιμελῶς τὴν ῥητίνην τετηκυῖαν. εἶτα τὰ λοιπὰ συναναθρίψας ἐπιμελῶς, ἀπόθεσο εἰς ἀγγεῖον ὀστράκινον.

Περὶ κρόκου. κεφ. κθ'.

Κρόκος· οἱ δέ, κάστωρ· οἱ δέ, κυνόμορφος· προφῆται αἷμα Ἡρακλέους. κρόκος ὁ κράτιστος ἐν ἰατρικῇ χρήσει, ὁ Κωρύκιος, πρόσφατός τε καὶ εὔχρους. ὀλίγον τὸ λευκὸν ἔχων ἐπὶ τῆς ἕλικος. ἐπιμήκης. ὁλομελής. ἄθραυστος. ἀνελλιπής. πλήρης. βάπτων ἐν διέσει τὰς χεῖρας. οὐκ εὐρωτιῶν ἢ ἰκμάζων. ὑπόδριμυς. ὁ δὲ μὴ τοιοῦτος ἢ παλαιός ἐστιν ἢ βεβρεγμένος. δευτερεύει δὲ ὁ ἐκ τῆς πρὸς Λυκίαν Κωρύκου. καὶ ὁ ἀπὸ τοῦ Λυκιακοῦ Ὀλύμπου ὄρους. εἶτα ὁ ἐξ Αἰγῶν τῆς Αἰτωλίας. ὁ δὲ Κυρηναϊκὸς ὁ ἐκ Κεντουρίπων, πάντων τῶν κατὰ τὴν Σικελίαν εὐθενὴς κατὰ δύναμιν. λαχανώδεις ὄντες πάντες. διὰ μόνοι τὸ πολύχυλον καὶ εὔχρουν οἱ ἐν τῇ Ἰταλίᾳ τὴν θυίαν βάπτοντες, τούτῳ χρῶνται. πολλοῦ δὲ πιπράσκεται διὰ τοῦτο. εἰς δὲ τὰ φάρμακα, ὁ προγεγραμμένος ἐστὶ χρήσιμος. δολοῦται δὲ μίξει κροκομάγματος κεκομμένου. ἢ δι' ἑψήματος ὑπαλειφόμενος, συντετριμμένου εἰς τὸ βαρυσταθμῆσαι λιθαργύρου ἢ μολυβδαίνης. δηλοῖ δὲ ταῦτα τό, τε ἐντρέχον κονιορτῶδες, καὶ τὸ τὴν ὀσμὴν ἑψηματώδη τυγχάνειν. Θεσσαλὸς μὲν οὖν φησι μόνον εὐ-

ὡδὴ αὐτόν. οἱ δὲ, καὶ θανάσιμον, εἰ πίῃ τις δὲ αὐτοῦ < γʹ μεθ᾽ ὕδατος. κατὰ δὲ τὸ ἀληθές, ἔχει δύναμιν πεπτικήν. μαλακτικήν. ὑποστύφουσαν. οὐρητικήν. παρέχει δὲ χροιὰν. καὶ ἀκραιπαλός ἐστι μετὰ γλυκέος πινόμενος. ῥεύματά τε ὀφθαλμῶν ἐπιχριόμενος, στέλλει σὺν γάλακτι γυναικείῳ. μίσγονται δὲ καὶ τοῖς πρὸς τὰ ἐντὸς πτίσμασι χρησίμως. καὶ προσθέμασι καὶ καταπλάσμασι τοῖς πρὸς τὴν μήτραν καὶ δακτύλιον. παρίστησι δὲ καὶ πρὸς ἀφροδίσια. τάς τε ἐρυσιπελατώδεις φλεγμονὰς πραΰνει καταχριόμενος. καὶ εἰς τὰς ὠτικὰς χρησιμεύει. πρὸς δὲ τὸ εὐλέαντον αὐτὸν γίνεσθαι, δεῖ ἐν ἡλίῳ ψύχειν ἐν ὀστρακίνῳ θερμῷ. ταχέως δὲ δεῖ στρέφειν. ἡ ῥίζα δὲ αὐτοῦ πινομένη σὺν γλυκεῖ, οὐρητική.

Περὶ κροκομάγματος. κεφ. λʹ.

Τὸ δὲ κροκόμαγμα γίνεται ἐκ τοῦ κροκίνου μύρου, τῶν ἀρωμάτων ἐκπιεσθέντων καὶ ἀναπλασθέντων. ἔστι δὲ αὐτοῦ τὸ εὐῶδες καλόν. μέσως κατὰ σμύρνον. βαρύ. μέλαν. ἄξυλον, ἐν τῷ διεθῆναι ἱκανῶς. κροκῶδες τὴν χρόαν. λεῖον. ὑπόκιρρον. βάπτον ἰσχυρῶς τοὺς ὀδόντας καὶ τὴν γλῶσσαν. ἐπιμένον τε συχνὰς ὥρας. τοιοῦτον δέ ἐστι τὸ ἀπὸ συρίας. δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις. οὐρητικήν. μαλακτικήν. πεπτικήν. θερμαντικήν. ἀνάλογος δὲ κατὰ ποσὸν τῇ τοῦ κρόκου δυνάμει. πλεῖστον γὰρ τούτου μετείληφεν.

Περὶ ἑλενίου. κεφ. λαʹ.

Ἑλένιον. οἱ δὲ σύμφυτον. οἱ δὲ, περσικήν. οἱ δὲ, μηδικήν. οἱ δὲ ὀρέστειον. οἱ δὲ νεκταρεῖον. οἱ δὲ κλεωνίαν. οἱ δὲ βάκχον ἰδαίαν. οἱ δὲ, φλόμον ἰδαῖον καλοῦσι. ῥωμαῖοι τερμινάλιουμ. οἱ δὲ, ἴνουλα καμπάνα. αἰγύπτιοι λήνης. φύλλα ἔχει φλόμῳ τῷ στενοφύλλῳ παραπλήσια. τραχύτερα δὲ καὶ ἐπιμήκη. καυλὸν δὲ οὐκ ἀνίησιν ἔστιν ὅτε. ῥίζαν ὑπόλευκον καὶ ὑπόκιρρον. εὐώδη. μεγάλην. δριμεῖαν. εὐφυῆ. ἀφ᾽ ἧς εἰς τὴν φύτευσιν καθάπερ ἐπὶ τῶν κρίνων ἢ ἄρων παραφυάδες λαμβάνονται. γίνεται δὲ ἐν ὀρεινοῖς καὶ συσκίοις καὶ ἀνίκμοις τόποις. ὀρύσσεται δὲ ἡ ῥίζα θέρους. καὶ τεμνομένη ξηραίνεται. κινεῖ δὲ τὸ ἀφέψημα αὐτῆς πινόμενον οὖρα καὶ ἔμμηνα. αὐτὴ δὲ ἡ ῥίζα λαμβανομένη ἐν ἐκλικτῷ μετὰ μέλιτος, ἁρμόζει βηξὶν ὀρθοπνοίαις. ῥήγμασι. σπάσμασιν. ἐμπνευματώσεσι. θηρίων δήγμασι καθόλου θερμαντικὴ ὑπάρχουσα. τὰ δὲ φύλλα αὐτῆς ἐπιπλάττεται ἀφεψηθέντα μετ᾽ οἴνου, ἰσχιαδικοῖς ὠφελίμως. ἔστι δὲ καὶ εὐστόμαχος ταριχευθεῖσα ἐν γλυκεῖ. ξηράναντες γὰρ αὐτὴν ἐπ᾽ ὀλίγον οἱ αἱμοῦνται, εἶτα ἀφεψήσαντες, ἀναβρέχουσιν ὕδατι ψυχρῷ. εἶτα βάλλοντες εἰς ἕψημα, ἀποτίθενται εἰς χρῆσιν. ποιεῖ δὲ λεία πινομένη, αἱμοπτοϊκοῖς.

Περὶ ἑλενίου. κεφ. λβʹ.

Ἑλένιον ἄλλο ἱστορεῖ Κρατεύας γεννᾶσθαι ἐν αἰγύπτῳ. πόα δέ ἐστι κλῶνας ἔχουσα πηχυαίους. ἐπὶ γῆς ἐρριμμένους ὥσπερ τὸ ἕρπυλλον. φύλλα δὲ τοῖς τοῦ φακοῦ ὅμοια. μακρότερα δὲ τὰ πολλὰ περὶ τοῖς κλωνίοις. ῥίζαν ὠχράν. πάχος δακτύλου μικροῦ. κάτωθεν λεπτήν. ἄνωθεν δὲ παχυτέραν. φλοιὸν ἔχουσαν μέλανα. φύεται δὲ ἐν παραθαλασσίοις τόποις καὶ γεωλόφοις. δύναμιν δὲ ἔχει μετ᾽ οἴνου πινομένη μία ῥίζα, θηριοδήκτοις βοηθεῖν.

Περὶ ἐλαίου ὠμοτριβοῦς. κεφα. λγʹ.

Ἔλαιον πρὸς τὴν ἐν ὑγείᾳ χρῆσιν ἄριστον τὸ ὠμοτριβές. ὃ καὶ ὀμφάκινον καλεῖται. τούτου διαφέρει τὸ νέον. ἄδηκτον εὐῶδες. χρήσιμον δὲ τὸ τοιοῦτον καὶ εἰς τὴν τῶν μύρων κατασκευήν. ἔστι δὲ καὶ εὐστόμαχον διὰ τὸ στύφειν. καὶ οὔλων σταλτικόν. καὶ ὀδόντων κρατυντικόν. κρατούμενον ἐν τῷ στόματι. καὶ ἱδρώτων ἐφεκτικόν. τὸ δὲ παλαιότερον καὶ λιπαρώτερον, εἰς τὴν τῶν φαρμάκων χρῆσιν εὔθετον. κοινῶς δὲ πᾶν ἔλαιον, θερμαντικόν ἐστι καὶ μαλακτικὸν γαστρός. δυσπερί-

ψυκτοῦ φυλάσσον τὸ σῶμα, ἑτοιμότερον πρὸς τὰς ἐνεργείας ποιεῖ. ἔστι δὲ καὶ εὐκοίλιον καὶ μαλακτικόν, ἀμβλῦνόν τε τὰς τῶν ἑλκόντων φαρμάκων δυνάμεις ἐν τῇ μίξει. δίδοται δὲ καὶ πρὸς τὰ θανάσιμα συνεχῶς πινόμενον καὶ ἐξεμούμενον. καθαίρει δὲ ὅσον κοτύλην σὺν πτισάνης ἴσῳ χυλῷ ἢ σὺν ὕδατι. στροφουμένοις τε ἐντέροις, ὠφελίμως δίδοται μετὰ πηγάνου ἑψηθὲν θερμοῦ, κοτυλῶν ς' πλῆθος. ἕλμινθάς τε ἐκβάλλει. καὶ ἐνίεται δὲ τὸ αὐτὸ, μάλιστα πρὸς τὰς εἰλεώδεις. τὸ δὲ παλαιὸν θερμαντικώτερον καὶ διαφορητικώτερον. πρὸς ὀξυδορκίαν τε ὑπάλειμμα. μικτέον δὲ εἰ μὴ παρείη παλαιὸν ἔλαιον οὕτω. κατεράσας εἰς ἀγγεῖον τοῦ παρόντος τὸ κρεῖσσον, ἕψε ἕως οὗ σχῇ μέλιτος πάχος καὶ χρῶ. τὴν γὰρ αὐτὴν τῷ προειρημένῳ εἰσφέρεται δύναμιν. Περὶ ἐλαίου ἐκ τῆς ἀγρίας ἐλαίας. κεφ. λδ'.

Τὸ δὲ ἐκ τῆς ἀγρίας ἐλαίας κομιζόμενον ἔλαιον, στυπτικώτερον. πρὸς μὲν τὴν ἐνέργειαν χρῆσιν, δεύτερον. κεφαλαλγοῦσι δὲ ἀντὶ ῥοδίνου ἁρμόζει. ἐπέχον καὶ ἱδρῶτας καὶ τρίχας ῥεούσας. ἀποσμήχει δὲ καὶ πίτυρα, καὶ ἀχῶρας, καὶ ψώρας, καὶ λέπρας. βραδύνουσί τε πολιοῦσθαι καθ' ἑκάστην ἡμέραν ἐπαλειφόμενοι. λευκαίνεται δὲ ἔλαιον οὕτω. λαβὼν τὸ τῇ χρόᾳ μὲν λευκόν, τὴν ἡλικίαν δὲ μὴ πλεῖον ἐνιαυσίου, ἔγχεε εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καινόν. ἔστωσαν δὲ μέτρῳ κοτύλαι ρ'. εἶτα θεὶς ὑφ' ἥλιον, ἀνάχει κόγχῳ καθ' ἑκάστην ἡμέραν κατὰ τὸ μέσον. ὑψόθεν τῇ καταφορᾷ χρώμενος, ἵνα τῇ συνεχεῖ κινήσει καὶ πλήξει μεταβάληται καὶ ἀφρίσῃ. τῇ δὲ ὀγδόῃ ἡμέρᾳ, βρέξας τήλεως καθαρᾶς < ν'. ἐν ὕδατι θερμῷ, ἔμβαλε μαλακὴν γενομένην εἰς τὸ προειρημένον ἔλαιον χωρὶς τοῦ στραγγίσαι τὸ ὕδωρ. προσαπόδος δὲ καὶ δαλὸν πιτυΐνης λιπαρωτάτης καὶ εἰς λεπτὰ κατεσχισμένης τὰς ἴσας ὁλκάς. καὶ οὕτως ἔασον ἄλλας ὀκτὼ ἡμέρας διελθεῖν. μετὰ δὲ ταύτας ἀνάχει τῷ κόγχῳ τὸ ἔλαιον. τὸ, τε λοιπὸν εἰ μὲν εἴη τοῦ τέλεως τετευχὸς, εἰς καινὸν ἀγγεῖον προεκκλυσμένον οἴνῳ παλαιῷ κεράσας, ἀπόθεσο προϋποστρωμένων μελιλώτων στεφανωτικῶν ἀλύτων ὁλκῶν ια'. καὶ ἴρεως ἴσης. εἰ δὲ μὴ, πάλιν ἐν ἡλίῳ θετέον αὐτὸ καὶ ἐργαστέον ἄχρις οὗ λευκὸν γένηται.

Περὶ σικυωνίου. κεφ. λε'.

Ἔνεστι δὲ καὶ σικυώνιον οὕτω σκευάζειν. εἰς λέβητα κεκασσιτερωμένον, πλατύστομον, ἐγχέας νέου ἐλαίου ὠμοτριβοῦς καὶ λευκοῦ χόα α'. καὶ ὕδατος ἡμίχουν, ἕψε κούφῳ πυρὶ κινῶν πραέως. ὅταν δὲ ἀναζέσῃ δὶς, ὑπόσπασον τὸ πῦρ καὶ ψύξας ἀποκόγχευσον τὸ ἔλαιον. εἶτα ἄλλο ἐπιδοὺς ὕδωρ, συναναζέσον αὐτό. καὶ τὰ λοιπὰ ποιήσας καθώς σοι προδέδεικται, ἀπόθου. σκευάζεται δὲ τοῦτο μάλιστα ἐν σικυωνίᾳ σικυώνιον καλούμενον. δύναμιν δὲ ἔχει πως θερμαντικήν. ἁρμόζον ἐν πυρετοῖς καὶ τοῖς περὶ νεῦρα πάθεσι. χρῶνται δὲ αὐτῷ καὶ γυναῖκες ἐπὶ τοῦ προσώπου, ἐπὶ τοῦ στιλβόχρωο. ὁ δὲ ἐπὶ τοῖς βαλάνοις συναιρόμενος, δύναται θερμαίνειν. μαλάσσειν. διαφορεῖν. ῥαγάσι τε καὶ κονδυλώμασιν ἐν δακτυλίοις. ὁ δὲ ἐκ τῆς παλαίστρας προσειληφὼς τὴν κόνιν, ἐοικὼς δὲ ῥύπῳ, τὰς περὶ τοὺς κονδύλους συστροφὰς ἐπιτιθέμενος ὠφελεῖ. καὶ ἰσχιαδικοὺς θερμὸς ἀντὶ μαλάγματος ἢ πυρίας ἐπιτιθέμενος, καὶ ὁ ἐν τοῖς τῶν γυμνασίων τοίχοις ῥύπος, καὶ ὁ ἀπὸ τῶν ἀνδριάντων, θερμαίνει τε καὶ διαχεῖ τὰ δυσπέπτα φύματα. καὶ πρὸς ἀποσύρματα καὶ πρὸς ἕλκη πρεσβυτικὰ ἁρμόζει. Περὶ ἐλαιομέλιτος. κεφα. λς'.

Ἐλαιόμελι. κατὰ τὰ παλαιὰ τῆς συρίας ἔκ τινος στελέχους, ἔλαιον μέλιτος παχύτερον, γλυκὺ τῇ γεύσει. ὁ πινόμενον πλῆθος κοτύλαι β' μετὰ κοτύλης μιᾶς ὕδατος, ἄγει κα-

τὰ κοιλίας ὠμὸν καὶ χολῶδες. ἐνωθροὶ δὲ γίνονται καὶ ἔκλυτοι οἱ λαμβάνοντες. ὅπερ οὐ δεῖ εὐλαβεῖσθαι. διεγείρειν δὲ αὐτοὺς μὴ ἐῶντας καταφέρεσθαι. σκευάζεται δὲ καὶ ἐκ τοῦ λίπους τῶν θαλλῶν ἔλαιον. ἔστι δὲ αὐτοῦ κάλλιστον καὶ παλαιόν. καὶ παχὺ καὶ λιπαρόν. οὐ πεθολωμένον. θερμαίνει δὲ ἰδίως ποιοῦν πρὸς τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἐπιχριόμενον. καὶ λέπρας καὶ ἀλγήματα περὶ νεῦρα ἐγχριόμενον ὠφελεῖ.

Περὶ κικίνου ἐλαίου. κεφα. λζ'.

Κίκινον ἔλαιον, σκευάζεται τοῦτῳ τῷ τρόπῳ. λαβὼν ὡρίμων κροτώνων ὅσον ἂν δόξῃ, καὶ ψύξας εἰς ἥλιον, καταστρώσας θηλοπέδου τρόπον ἕως ἂν ὁ περικείμενος φλοιὸς ἀπορραγεὶς ἐκπέσοι, συναγαγὼν τὴν σάρκα, ἔμβαλε εἰς ὅλμον. καὶ κόψας ἐπιμελῶς εἰς λέβητα κεκασσιτερωμένον, βάλε ὕδωρ ἔχοντα. καὶ ἀνάβρασον ὑπεκκαίων. ὅταν δὲ αὔωσι τὴν ἐν αὐτοῖς ὑγρότητα πᾶσαν, ἄρας τὸν λέβητα ἀπὸ τοῦ πυρός, ἀπόψα μυάκι τὸ ἐπιπολέον ἔλαιον καὶ ἀπότιθεσο. οἱ δὲ αἰγύπτιοι διὰ τὸ δαψιλῶς χρῄζειν αὐτοῦ, ἑτέρως αὐτὸ σκευάζουσι. μετὰ γὰρ τὸ καθᾶραι εἰς μύλην ἀποδιδόντες τοὺς κρότωνας, ἀλήθουσιν ἐπιμελῶς. εἶτα εἰς σπυρίδα ἐμβαλόντες τὸ ἀληλεσμένον, δι' ὀργάνου ἐκθλίβουσιν. ὥριμοι δέ εἰσιν οἱ κρότωνες, ὅταν ὑπὸ τῶν περιεχόντων αὐτοὺς σφαιρίων ἀπολύωνται. ποιεῖ δὲ τὸ κίκινον πρὸς ἀχῶρας καὶ ψώρας καὶ τὰς ἐν ἕδρᾳ φλεγμονάς. πρός τε ὑστέρας μύσεις καὶ διαστροφάς. ἐπὶ δὲ οὐλὰς ἀπρεπεῖς καὶ ὠταλγίας. ἐμπλάστροις τε μιχθὲν, ἐμπρακτοτέρας αὐτὰς ἐργάζεται. ἄγει δὲ καὶ κατὰ κοιλίαν ὑδατῶδες ποθέν. ἐκκρίνει δὲ καὶ ἕλμινθας.

Περὶ ἀμυγδαλίνου ἐλαίου. Κεφ. λη'.

Ἀμυγδάλινον ἔλαιον ὅπερ τινὲς μετώπιον καλοῦσι, σκευάζεται οὕτως. ἀμυγδάλων πικρῶν χοίνικας β' καθάρας καὶ ξηράνας, κόψον ὑπέρῳ ξυλίνῳ ἐν ὅλμῳ κούφως μέχρις μάζα γένηται. ἐπιχέας τε ζεστοῦ ὕδατος κοτύλας ϛ', ἔα συμπιεῖν ἡμιώριον. ἀφ' ἧς πάλιν βιαιότερον τρῖβε. εἶτα ἀποθλίβων πρὸς πλάκα ἐξίπου. καὶ τὸ ἀπὸ τῶν δακτύλων ἐς μύακα ἀναλάμβανε. εἶτα πάλιν εἰς τὸ ἀποθλιμμένον κοτύλην ὕδατος μίαν ἐπιχέας, καὶ συμπιεῖν ἐάσας, τὸ αὐτὸ ποίει. ἀποδίδωσι δὲ κοτύλην α' τὸ τετραχοίνικον. ποιεῖ δὲ πρὸς τὰς ἐν μήτρᾳ ἀλγηδόνας καὶ πνίγας ὑστερικὰς, διαστροφάς τε καὶ φλεγμονὰς τῶν αὐτῶν τόπων. ἔτι δὲ κεφαλαλγίας καὶ ὤτων πόνους. καὶ ἤχους καὶ συριγμούς. ὠφελεῖ δὲ καὶ νεφριτικούς. καὶ δυσουροῦντας. καὶ λιθιῶντας. καὶ ἀσθματικούς. καὶ σπληνικούς. αἴρει δὲ καὶ σπίλους ἐκ προσώπου. καὶ ἐφήλεις καὶ ῥυτίδας, μέλιτι μισγόμενον. κρίνου τε ῥίζῃ καὶ κυπρίνῳ ἢ ῥοδίνῳ κηρωτῇ. καὶ ἀμβλυωπίας δοκεῖ εἶναι ἀνασκευαστικόν. σὺν οἴνῳ δὲ ἀχῶρας καὶ πίτυρα σμήχει.

Περὶ βαλανίνου ἐλαίου. Κεφα. λθ'.

Ἐοικότως δὲ καὶ τὸ βαλάνινον ἐργάζεται. δύναμιν δὲ ἔχει καθαρτικὴν σπίλων. φακῶν. ἰόνθων. οὐλῶν μελανίας, κοιλίας καθαρτικήν. ἔστι δὲ κακοστόμαχον. ἁρμόζει δὲ καὶ ὠταλγίαις. καὶ ἤχοις. καὶ συριγμοῖς. μετὰ χηνείου στέατος ἐγχεόμενον. ὁμοίως δὲ σκευάζεται τοῖς προειρημένοις, τό, τε σησάμινον ἐκ τοῦ σησάμου, καὶ τὸ καρύινον ἐκ τῶν βασιλικῶν καρύων συντιθέμενον. δύναμιν δὲ ἔχουσι τὴν αὐτὴν τῷ βαλανίνῳ.

Περὶ ὑοσκυαμίνου ἐλαίου. Κεφ. μ'.

Καὶ τὸ ὑοσκυάμινον δὲ σκευάζεται οὕτω. λαβὼν τὸν λευκὸν καρπὸν ξηρὸν πρόσφατον καὶ κόψας, ὕδατι θερμῷ φύρα ὡς προείρηται ἐπὶ τοῦ ἀμυγδαλίνου. ἡλιάζων δὲ τὰ ὑπὲρ χεῖρα ξηραινόμενα αὐτοῦ μέρη, τῷ ὅλῳ ἀνάμισγε. καὶ τὸ αὐτὸ ποίει ἄχρις ἂν μελανθῇ

καὶ δυ

καὶ δυσῶδες γένηται. εἶτα διηθημένου ἐκθλίψας ἀποτίθεσο. ποιεῖ δὲ καὶ πρὸς ὠταλγίας. καὶ πεσσοῖς μίσγεται μαλακτικὸν ὄν.

Περὶ κνιδελαίου. κεφ. μα.

Ὁμοίως δὲ καὶ τὸ διὰ τοῦ κνιδείου σκευάζεται κόκκου λειωθέντος καὶ κοπέντος. καθαρτικὴν δὲ ἔχει δύναμιν κοιλίας πινόμενον.

Περὶ κνικελαίου. κεφ. μβ.

Ὡσαύτως δὲ καὶ τὸ κνίκινον σκευάζεται. δύναμις δὲ ἡ αὐτὴ τῷ διὰ τοῦ κνιδείου κόκκου. αὐξομένη δὲ μᾶλλον.

Περὶ ῥαφανελαίου. κεφ. μγ.

Τὸ δὲ ῥαφάνινον σκευάζεται ἐκ τοῦ αὐτῆς σπέρματος ὡς προείρηται καὶ τὰ λοιπά. τοῖς ἐκ νόσου δὲ φθειριῶσιν ἁρμόζει. καὶ τὰς περὶ τὸ πρόσωπον σμήχει τραχύτητας. χρῶνται δὲ αὐτῷ οἱ ἐν αἰγύπτῳ τοῖς προσοψήμασι συνέψοντες αὐτό.

Περὶ μελανθελαίου. κεφ. μδ.

Καὶ τὸ μελάνθινον δὲ τὴν αὐτὴν ἔχει δύναμιν τῷ ῥαφανίνῳ.

Περὶ σιναπελαίου. κεφ. με.

Τὸ δὲ σινάπινον σκευάζεται, λειουμένου τοῦ σινήπεως καὶ βρεχομένου ὕδατι θερμῷ. ἔπειτα μισγομένου ἐλαίου καὶ συνεκθλιβομένου. ποιεῖ δὲ πρὸς τὰ χρόνια ἀλγήματα μετὰ σύγκρινον.

Περὶ μυρσινελαίου. κεφ. μϛ.

Μυρσίνινον δὲ σκευάζεται οὕτω. λαβὼν τὰ ἁπαλὰ φύλλα τῆς μελαίνης μυρσίνης ἢ ἀγρίας ἢ ἡμέρου, κόπτε πιέζων. ἴσον δὲ τῷ χυλῷ, ἐλαίου ὀμφακίνου σμίγων, χλίαινε ἐπ᾽ ἀνθράκων, ἕως ἂν συνεψηθῇ αἴρων τὸ ἐφιστάμενον. εὐκοπωτέρα δὲ σκευασία τὰ ἁπαλὰ τῶν φύλλων κόψαντα, ἕψειν μεθ᾽ ὕδατος καὶ ἐλαίου, καὶ τὸ ἐφιστάμενον ἀποψᾶν. ἰδίως δὲ τὰ φύλλα καθέντα εἰς ἥλιον, ἀποβρέχειν. ἔνιοι δὲ προσεψοῦσι τὸ ἔλαιον σιδίοις, κυπαρίσσῳ, κυπείρῳ, σχίνῳ. ἔστι δὲ ἐμπρακτικώτερον τὸ τῇ γεύσει πικρίζον. καὶ ἐλαιῶδες. χλωρόν. διαφανές. ὄζον μυρσίνης. δύναμις δὲ αὐτοῦ στυπτική. σκληρωτική. διὸ καὶ ποιεῖ μισγόμενον ἀπουλωτικοῖς. καὶ πρὸς πυρίκαυστα. ἀχῶρας. πίτυρα. ἐξανθήματα. παρατρίμματα. ῥαγάδας. κονδυλώματα. ἄρθρα κεχαλασμένα. ἱδρῶτας. καὶ ὅσα στύψεως ἢ πυκνώσεως ἔχει χρείαν.

Περὶ δαφνελαίου. κεφ. μζ.

Τὸ δὲ δάφνινον σκευάζεται διὰ τῶν δαφνίδων ὅταν ὦσι δρυοπεπεῖς, ἑψομένων μεθ᾽ ὕδατος. ἐκ γὰρ τοῦ περικειμένου λέπους, ἀνίησι λιπαρείαν τινά. ἣν διακόψαντες χερσὶν εἰς μύακα ἀναλαμβάνουσιν. ἔνιοι δὲ ὀμφάκινον ἔλαιον προσεψήσαντες, κυπείρῳ καὶ σχίνῳ καὶ καλάμῳ, καὶ μετὰ ταῦτα δάφνης φύλλα ἁπαλὰ βαλόντες, συνέψουσιν. οἱ δὲ, καὶ δαφνίδας ἕως ἂν ἱκανὸν γένηται τῇ ὀσμῇ. ἔνιοι δὲ καὶ στύρακα μίσγουσι καὶ μυρσίνην. ἀρίστη δὲ πρὸς σκευασίαν ἡ ὀρεινὴ καὶ πλατύφυλλος δάφνη. διαφέρει δὲ τοῦ δαφνίνου τὸ πρόσφατον. χλωρὸν τῇ χρόᾳ. πικρότατον. δριμύ. δύναμιν δὲ ἔχει θερμαντικήν. μαλακτικήν. ἀναστομωτικήν. κόπων λυτικήν. ἁρμόζει καὶ τοῖς περὶ τὰ νεῦρα πάθεσι πᾶσι. φρίκαις τε καὶ ὠταλγίαις. καὶ καταρροιζομένοις. νεφριτικοῖς δὲ τοῖς ἀπὸ ψύξεως ἀλγήμασιν ἄριστον, ὡς οὐδὲν ἕτερον ὠφελοῦν. ἔστι δὲ καὶ ναυτιῶδες ποθέν.

Περὶ σχινελαίου. κεφ. μη.

Τὸ δὲ σχίνινον ὁμοίως ἐκ τοῦ καρποῦ πεπείρου σκευασθέν, ὡς τὸ δάφνινον, προσεψηθέν, ὑγιάζει ψώρας κτηνῶν καὶ κυνῶν. καὶ εἰς πεσσοὺς καὶ εἰς ἄκοπα καὶ λεπρικὰ ἐπιτηδείως μίσγεται. στέλλει δὲ καὶ ἱδρῶτας. καὶ τὸ τερεβίνθινον δὲ ὁμοίως σκευάζεται. ψύχει δὲ καὶ στύφει.

Περὶ μαστιχελαίου. κεφ. μθ.

Τὸ δὲ μαστίχινον, ἐκ τῆς μαστίχης λείας σκευαζέσθω. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ πάντα ἠπίως θερμαῖνον. στῦφον. μαλάσσον. καὶ πρὸς τὰ περὶ τὸν στόμαχον ἐπιρριπτόμενα σκιρρώματα καὶ κοιλιακά. καὶ δυσεντερικά. καὶ τὰ ἐπὶ τοῦ προσώπου καθαῖρον. καὶ εὔχροιαν περιποιοῦν. συντίθεται δὲ ἐν Χίῳ τῇ νήσῳ κάλλιστον.

ΣΥΝΘΕΣΙΣ ΠΕΡΙ ΜΥΡΩΝ. κεφ. ν´.

Ἐπεὶ δὲ καὶ τὰ μύρα εὔθετά ἐστιν ἐνίων παθῶν, καὶ μιγνύμενα φαρμάκοις καὶ ἐμβρεχόμενα καὶ ὀσφραινόμενα, ἀκόλουθον ἡγούμεθα καὶ τὴν τούτων παράδοσιν ποιήσασθαι. ἃ δεῖ δοκιμάζοντας ἐπιβλέπειν, εἰ ἀφ' οὗ ἡ κρᾶσις ἐστὶ τοῦ μύρου, ἐκεῖνο ποιεῖ κατὰ τὴν ὄσφρησιν. ἀρίστη δέ ἐστιν ἡ τοιαύτη κρίσις. ἐνίων μέντοι οὐ φυλάττεται τὸ τοιοῦτον διὰ τὴν ἐπικράτειαν μιγμάτων σφοδροτέρων. ὡς ἐπὶ ἀμαρακίνου καὶ κροκίνου καὶ τηλίνου καὶ ἄλλων τινῶν ἅπερ ἐκ τῆς περὶ αὐτὰ συγγυμνασίας δοκιμαστέον.

Περὶ ῥοδίνου σκευασίας. κεφ. να´.

Ῥόδινον ἔλαιον γίνεται οὕτω. σχοίνου λίτρας ε´ οὐγγίας η´. ἐλαίου λίτρας β´. οὐγγίας ε´. κόψας καὶ φυράσας ὕδατι, ἕψε ἀνακινῶν. εἶτα ἀπηθήσας εἰς τὰς κ´ λίτρας καὶ οὐγγίας ε´ ἐλαίου, βάλε ῥόδων ἀβρόχων ἀριθμὸν χίλια. καὶ τὰς χεῖρας μέλιτι χρίσας, ἀνακίνει πολλάκις ὑποθλίβων ἠρέμα. ἔπειτα ἐάσας τὴν νύκτα ἔκθλιβε. ὅταν δὲ τὸ τρυγῶδες ὑποστῇ, ἄλλαξον τὸ ὑποδεχόμενον ἀγγεῖον. ἀποτίθεσο δὲ εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. βαλὼν δὲ εἰς λουτηρίδιον τὰ ἐξιπωμένα ῥόδα, ἐπίχει λίτρας η´ οὐγγίας γ´ τοῦ ἐστυμμένου ἐλαίου, καὶ πάλιν ἔξιπου. ἔσται δέ σοι τοῦτο δεύτερον. κἂν βουληθῇς ἄχρι ϛ´ ἢ ζ´ ἀποβροχῆς ἐπιχέων ἔξιπου. γίνεται γὰρ τὸ μὲν α´. τὸ δὲ β´. τὸ δὲ γ´. τὸ δὲ δ´ μύρον. ὁσάκις δ' αὖ κρίνῃς, τοὺς κρατῆρας, προκατάχριε μέλιτι. εἰ δὲ θέλεις δευτέραν ἐπιβολὴν ποιήσασθαι, εἰς τὸ πρῶτον ἐξιπωθὲν ἔλαιον, τὸν ἴσον ἀριθμὸν προσφάτων ῥόδων ἀβρόχων ἔμβαλε καὶ ἀνακινῶν ταῖς χερσὶ προδεδευμέναις μέλιτι, ἐκπίεζε. καὶ ποίει τὸ δεύτερον καὶ τρίτον καὶ τέταρτον ὁμοίως ἐκθλίβων. καὶ ὁσάκις δ' αὖ κρίνῃς τοῦτο, νεαρὰ ὀνυχίζων πρόσβαλε ῥόδα. δυναμικώτερον γὰρ γίνεται. ἄχρι δὲ ἑβδόμης ἐμβροχῆς, ἐπιδέχεται τὸ ἔλαιον τὴν ἐμβροχὴν τῶν ῥόδων. ἔπειτα δὲ οὐκέτι. κεχρίσθω δὲ καὶ ὁ ληνὸς μέλιτι. δεῖ δὲ ἐπιμελῶς τὸ ἔλαιον τοῦ χυλοῦ χωρίζειν. ἀπολειφθὲν γὰρ τοὐλάχιστον, τὸ μύρον φθείρει. ἔνιοι δὲ αὐτὰ μόνα τὰ ῥόδα ὀνυχίσαντες καὶ ἡλιάσαντες, ἐναποβρέχουσι τῷ ἐλαίῳ. ἔχοντα σταθμὸν οὐγγίας ϛ´. εἰς μίαν ξέσταν ἐλαίου. καὶ μαλάσσοντες ἡμέρας η´ καὶ ἡλιάζοντες ἐπὶ ἡμέρας μ´ ἄχρι τρίτης ἐμβροχῆς, οὕτως ἀποτίθενται. ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον. κάλαμον καὶ ἀσπάλαθον ἐμβάλλοντες. οἱ δὲ, καὶ ἄγχουσαν ἕνεκεν εὐχροίας. καὶ ἅλας πρὸς τὸ μὴ ὄζειν. δύναμιν δὲ ἔχει στυπτικήν. ψυκτικήν. εὔθετον εἰς ἐμβρέγματα καὶ καταπλασμάτων μίξεις. λύει δὲ καὶ κοιλίαν ποτιζόμενον. καὶ καῦσον σβέννυσι στομάχου. ἔστι δὲ καὶ θρεπτικὸν κοίλων ἑλκῶν. καὶ τῶν κακοήθων πραϋντικόν. ἀχώρων καὶ ἐκζεμάτων ἐπάλειμμα. καὶ κεφαλαλγίας ἔμβρεγμα ἐν ἀρχῇ, ὀδονταλγίας διάκλυσμα. ποιεῖ δὲ καὶ πρὸς βλέφαρα ἐσκληρυμένα ἐγχριόμενον. πρός τε ἐντέρων ἐρεθισμοὺς καὶ ὑστέρας ἐγκλυζόμενον χρήσιμον.

Περὶ ἐλατίνου σκευασίας. κεφ. νβ´.

Ἐλατήν θλάσας καὶ διακνίσας, ἔμβαλε εἰς λουτῆρα καὶ ἐπίχει ὀμφάκινον ἔλαιον ἐπὶ ἡμέρας γ´. ἀνελόμενός τε εἰς σπυρίδα ἔξιπου. ἔστω δὲ ἑκάτερα ἰσοσταθμα. εἶτα ἀποθέμενος ἐν καθαρῷ ἀγγείῳ, χρῶ. δύναμιν δὲ ἔχει ἀναλογοῦσαν τῷ ῥοδίνῳ. κοιλίαν δὲ οὐ μαλάσσει.

Περὶ μηλίνου σκευασίας. κεφ. νγ´.

Ἔλαιον μήλινον σκευάζεται τὸν τρόπον τοῦτον. ἐλαίου ξέστας ϛ´. ὕδατος ξέστας ι´. μίξας, προσέμβαλε λαπάθης τεθλασμένης οὐγγίας γ´. σχοίνου οὐγγίαν α´. καὶ ἐάσας ἡμέραν μίαν, ἕψησον. εἶτα ἀπηθήσας τὸ ἔλαιον, βάλε εἰς ἀγγεῖον πλατύστομον. ὑποθεὶς τε ῥύπον ἐν καλάμου ἢ ψια-

θον παλαιόν. ἄνωθέν τε ὑποθεὶς κυδώνια μῆλα καὶ περικαλύψας ἱματίοις, ἔασον ἡμέρας ἱκανὰς ἕως ἂν ὑποσπάσηται τὴν ἀπὸ τῶν μήλων δύναμιν τὸ ἔλαιον. ἔνιοι δὲ μῆλα περιβάλλοντες ἱματίοις ἐπὶ ἡμέρας ι, ἵνα συνέχηται καὶ μὴ διαπνέηται ἡ εὐωδία, μετὰ ταῦτα ἀποβρέχουσι τῷ ἐλαίῳ ἡμέρας β καὶ νύκτας. εἶτα ἐκθλίψαντες ἀποτίθενται. δύναμιν δὲ ἔχει στυπτικήν. ψυκτικήν. ποιοῦν πρὸς τὰ ψωρώδη ἕλκη καὶ πίτυρα. χίμεθλα. ἕρπητας. καὶ πρὸς τὰς ἐν ὑστέρᾳ ἑλκώσεις ἐγχυματιζόμενον. οὐρά τε ἠρεθισμένα στέλλει ἐγκλυζόμενον. καὶ ἱδρῶτας ἐφίστησι. πίνεται δὲ καὶ πρὸς κανθαρίδας. βουπρήστεις. πιτυοκάμπην. ἔστι δὲ αὐτοῦ δόκιμον τὸ κυδωνίων ὄζον μήλων.

Περὶ οἰνανθίνου σκευασίας. Κεφα. νδ'.

Οἰνάνθην τὴν ἐκ σταφυλῆς εὐώδη μαράνας, βάλε εἰς ὀμφάκινον ἔλαιον. καὶ κίνει μεταστρέφων. ἐάσας δὲ ἡμέρας δύο, ἔκθλιβον καὶ ἀποτίθεσο. δύναμιν δὲ ἔχει στυπτικήν. ἀναλογοῦσαν τῇ τοῦ ῥοδίνου. ἐκ γὰρ τοῦ τὴν κοιλίαν λύειν καὶ μαλάσσειν. καὶ τοῦτον δεῖ δοκιμάζειν, τὸ ἐμφαῖνον ἐν τῇ ὀσμῇ τὴν οἰνάνθην.

Περὶ τηλίνου σκευασίας. Κεφα. νε'.

Τήλεως λίτρας ε. ἐλαίου λίτρας θ. καλάμου λίτραν α. κυπείρου λίτρας β. ἀπόβρεχε τῷ ἐλαίῳ ἐπὶ ἡμέρας ζ. κινῶν ἑκάστης ἡμέρας τρίς. εἶτα ἔκθλιβον καὶ ἀποτίθεσο. οἱ δὲ, ἀντὶ μὲν καλάμου καὶ τὸ ἄμωμον. ἀντὶ δὲ τῆς κυπείρου, ξυλοβάλσαμον συναποβρέχουσιν. οἱ δὲ, προσεψοῦσι τὸ ἔλαιον τούτοις. καὶ μετὰ ταῦτα τὴν τῆλιν ἀποβρέχοντες ἐκθλίβουσι. δύναμιν δὲ ἔχει μαλακτικὴν ἀποστημάτων. πεπτικήν. μάλιστα δὲ ἁρμόζει τοῖς περὶ μήτραν πᾶσι σκληρώμασι. δυσηκοούσαις τε ἔγχυμα, ἐπειδὰν κατάξηρα τὰ περὶ τοὺς πόρους γένηται, προεκκριθέντων τῶν ὑγρῶν. πρός τε τὰς ἐν δακτύλῳ φλεγμονάς. καὶ ἐγκλύζεται ἐπὶ τῶν τεινεσμῶν ὠφελίμως. πίτυρά τε καὶ ἀχῶρας σμήχει. καὶ πρὸς κατακαύματα καὶ χίμεθλα ποιεῖ μετὰ κηροῦ. σμήχει τε ἐφήλιδας. καὶ εἰς στιλβώματα μίσγνυται. ἐκλέγου δὲ τὸ πρόσφατον καὶ μὴ λίαν περιεμφαῖνον τὴν τῆς τήλεως ὀσμήν. σμῆχον τὰς χεῖρας. γλυκὺ πικρὸν ἐν τῇ γεύσει. τὸ γὰρ τοιοῦτον κάλλιστον.

Περὶ σαμψυχίνου σκευασίας. Κεφα. νϛ'.

Ερπύλλου. κασσίας. ἀβροτόνου. σισυμβρίου αὐθιγ. μυρσίνης. πετάλων. σαμψύχου ἑκάστου λαμβάνων στοχασμῷ, πρὸς τὴν ἑκάστου αὐτῶν δύναμιν ἀποβλέπων, κόπτε ἐν τῷ αὐτῷ πάντα. καὶ ἐπίχεε ἐλαίου ὀμφακίνου τοσοῦτον, ὥστε μὴ κατακρατεῖσθαι τὴν δύναμιν τῶν ἐν αὐτῷ βρεχομένων. καὶ ἔασον ἡμέρας τέσσαρας καὶ ἔκθλιβε. καὶ πάλιν τὸ αὐτὸ πλῆθος τῶν αὐτῶν προσφάτων, ἀπόβρεχε τὸν ἴσον χρόνον. καὶ ἔκθλιβον. ἔσται γὰρ εὐτονώτερον. ἐκλέγου δὲ τὸ μελάγχροον τῇ χρόᾳ σάμψυχον. ἐπὶ πολὺ ὄζον. μετρίως δριμύ. δύναμιν δὲ ἔχει θερμαντικήν. λεπτυντικήν. δριμεῖαν. ποιεῖ δὲ καὶ πρὸς μύσιν καὶ διαστροφὴν ὑστέρας. ἔμμηνά τε καὶ δεύτερα ἐπισπᾶται. καὶ πνίγας ὑστερικὰς ἀνακτᾶται. ὀσφύων τε καὶ βουβώνων ἀλγήματα πραΰνει. σὺν μέλιτι δὲ αὐτῷ χρῆσθαι βέλτιον. ἐπεὶ τῇ σφοδρᾷ σύψει σκληρύνει τοὺς τόπους. λύει καὶ κόπους συγχριόμενον. ἔς τε τὰ ἐπὶ τῶν ὀπισθοτονικῶν καταπλάσματα, ἐπιτηδείως μίσγνυται. καὶ τῶν ἄλλως σπωμένων.

Περὶ ὠκιμίνου σκευασίας. Κεφα. νζ'.

Ελαιον ὠκίμινον σκευάζεται ὥσπερ τὸ κύπρινον. λαβὼν ἐλαίου λίτρας κ', ὠκίμου σταθμῷ λίτρας ια. οὐγγίας η ἀποφυλλίσας, ἀπόβρεχε νύκτα καὶ ἡμέραν ἐν τῷ ἐλαίῳ. εἶτα ἔκθλιβον

καὶ ἀποθέσθαι. ἐκκενώσας δὲ τὰ ἀπὸ τῆς κυρτίδος, ἐπίχει πάλιν τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἐξίπου. καλεῖται δὲ τὸ δεύτερον. τρίτην γὰρ οὐκ ἐπιδέχεται βροχήν. εἶτα πρόσφατον ὤκιμον λαβὼν ἴσον, πάλιν ἀπόβρεχε ὡς ἐπὶ τοῦ ῥοδίνου εἴρηται. τὸ δὲ ἤδη ἀποβεβρεγμένον ἐπιχέων καὶ ἐῶν τὸν αὐτὸν χρόνον, ἔκθλιβε καὶ ἀποτίθεσο. κἂν τρὶς δὲ ἢ τετράκις θέλῃς, ἀπόβρεχε πρόσφατον ἀεὶ ὤκιμον ἐμβάλλων. δύναται δὲ καὶ ἐκ τοῦ ὀμφακίνου σκευάζεσθαι. βέλτιον δὲ ἐκείνως. δύναται δὲ τὰ αὐτὰ τῷ σαμψυχίνῳ. ἔλαττον ἐνεργοῦν.

Περὶ ἀβροτονίνου σκευασίας κεφ. νη.

Ἀβροτόνινον. ἐκ τοῦ εἰς τὸ κύπρινον ἠρωματισμένου ἐλαίου λίτρας θ΄ οὐγγίας ε΄. ἀβροτόνου φύλλων λίτρας η΄ ἐμβαλὼν καὶ ἀποβρέξας, νύκτα καὶ ἡμέραν ἐξίπου. πολυχρόνιον δὲ εἰ βούλει ποιῆσαι, ἐκβαλὼν τὰ πρῶτα φύλλα, ἔμβαλε ἕτερα φύλλα καὶ ἐναποβρέχων ἐκπίεζε. δύναμιν δὲ ἔχει θερμαντικὴν ποιοῦσαν πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρείας. ἄγον ἔμμηνα καὶ δεύτερα.

Περὶ ἀνηθίνου σκευασίας. κεφά. νθ.

Ἐλαίου λίτρας η΄ οὐγγίας θ΄. ἀνήθου ἄνθους λίτρας ια΄ οὐγγίας η΄. ἐναπόβρεχε τῷ ἐλαίῳ ἡμέραν α΄. εἶτα ἐκπίεζε ταῖς χερσὶ καὶ ἀποτίθεσο. ἐὰν δὲ θέλῃς διάβροχον ποιῆσαι, πρόσφατον ἀνήθου ἄνθος ὡσαύτως ἀπόβρεχε. δύναται δὲ μαλάσσειν τὰ περὶ μήτραν καὶ ἀναστομοῦν. ἁρμόζον πρὸς τὰ περιοδικὰ ῥίγη. θερμαῖνον καὶ κόπους λῦον. καὶ ἀλγήματα ἄρθρων ὠφελοῦν.

Περὶ σουσίνου σκευασίας. κεφα. ξ.

Τὸ δὲ σούσινον, ὃ ἔνιοι κρίνινον καλοῦσιν, οὕτω σκευάζεται. ἐλαίου λίτρας θ΄ οὐγγίας ε΄. καλάμου λίτρας ε΄ οὐγγίας ε΄. σμύρνης οὐγγίας ε΄. φυράσας οἴνῳ εὐώδει, ἕψε. εἶτα ἀπηθήσας τὸ ἔλαιον, ἀπόχει μετὰ καρδαμώμου κεκομμένου καὶ βεβρεγμένου ὕδατι ὀμβρίῳ λίτρας γ΄ οὐγγίας ϛ΄ καὶ ἐάσας βραχῆναι, ἀπόθλιβε. καὶ λαβὼν ἐκ τοῦ ἐσκευασμένου ἐλαίου τρεῖς καὶ ἥμισυ λίτρας, κρίνα ἀριθμῷ χίλια, ἀποφυλλίσας, θὲς ἐν λεκάνῃ πλατείᾳ. ἐπιχέας τε τὸ ἔλαιον, ἀνακίνει ταῖς χερσὶ μέλιτι κεχρισμέναις. ἔασον δὲ ἡμέραν μίαν καὶ νύκτα, πρωῒ ἐνελόμενος εἰς πυξίδα, ἐξίπου. τὸ δὲ φερόμενον ἀπόθου εὐθέως ἀπὸ τοῦ συνεκθλιβέντος ὕδατος τὸ ἔλαιον. οὐ γὰρ ὑπομένει ὡς τὸ ῥόδινον. συνθερμαινόμενον δὲ ἀναζεῖ καὶ σήπεται. μετάγγιζε δὲ πολλάκις εἰς ἕτερα ἀγγεῖα μέλιτι κατακεχρισμένα. προσπλάσσων ἅλα λεπτόν. καὶ τὴν συλλεγομένην ἀκαθαρσίαν ἐπιμελῶς ἀφαιρῶν. μετεράσας δὲ ἐκ τοῦ κυρτιδίου τὸ ἐξιπωθὲν ἄρωμα εἰς τὸν λουτῆρα, πάλιν ἐπίχει τοῦ ἠρωματισμένου ἐλαίου τὸ ἴσον πλῆθος τῷ προτέρῳ καὶ καρδαμώμου κεκομμένου συνέμβαλλε ὁλκὰς ι΄. καὶ ἀνακινήσας χρησίμως ταῖς χερσί, καὶ ἐπισχὼν μικρόν, ἐξίπου. τὸ ἀφρῶδες ἀποκαθαίρων. καὶ τρίτον ἐπιχέας πάλιν τὸ αὐτὸ ποίει. προσεπεμβάλλων καὶ τὸ καρδάμωμον καὶ τοὺς ἅλας ὁμοίως. καὶ τὰς χεῖρας βρέχων τῷ μέλιτι. καὶ ἔσται τὸ μὲν πρότερον ἐκπιεσθὲν ἄριστον. ἐχόμενον δὲ τὸ ἑξῆς. τρίτον δὲ τὸ τελευταῖον. καὶ πάλιν λαβὼν χίλια κρίνα καὶ ἀποφυλλίσας διάθες. καὶ ἐπιχέας τὸ πρῶτον ἐξιπωθὲν μεθόδευε. τὰ αὐτὰ ποιῶν ὡς προείρηται ἐπὶ τοῦ πρώτου. καὶ καρδάμωμον παραμιγνύων, εἶτα ἐξιπῶν, ποίει τὰ αὐτὰ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου ὡς εἴρηται. προσεμβάλλων καὶ τὸ καρδάμωμον. εἶτα ἐξίπου καὶ ποίει τὰ αὐτά. ὁσάκις δ᾽ ἂν ἀποβρέξῃς νεαρὰ κρίνα δυναμικώτερον ἕξεις τὸ μύρον. ἐπὶ τέλει δὲ ὅταν αὐτάρκως ἔχειν σοι δοκῇ, μίσγε ἑκάστῃ σκευασίᾳ σμύρνης χρηστῆς < οβ΄. κρόκου < ι΄. καρδαμώμου < οε΄. οἱ δὲ κρόκου καὶ

κινναμώμου

κινναμώμου τὸ ἴσον κόψας σήσας, ἔμβαλε εἰς τὸν λουτῆρα μεθ' ὕδατος· καὶ ἐπίχεε τὸ πρῶτον ἐκπιεσθὲν μύρον· εἶτα ἐάσας μικρὸν, ἀναλάμβανε εἰς ἀγγεῖα μικρὰ ξηρὰ προκεκλισμένα κόμμι ἢ σμύρνῃ, ἢ κρόκῳ καὶ μέλιτι μεθ' ὕδατος διεμένοις· τὰ δ' αὐτὰ ποίει καὶ ἐπὶ τοῦ δευτέρου ἐκπιέσματος καὶ ἐπὶ τοῦ τρίτου. ἔνιοι δὲ τὸ ἁπλοῦν ἐξ ἐλαίου βαλανίνου καὶ κικίνου ἢ ἄλλου ἐλαίου σκευάζουσι. δοκεῖ δὲ διαφέρειν τὸ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ γινόμενον. ἄριστον δέ ἐστιν αὐτοῦ τὸ ὄζον κρίνων. δύναμιν δὲ ἔχει θερμαντικὴν, μαλακτικὴν, ἀναστομωτικὴν τῶν περὶ μήτραν μύσεων καὶ φλεγμονῶν. καὶ καθόλου πάντων ἐστὶ χρησιμώτατον πρὸς τὰ γυναικεῖα. ἁρμόζει δὲ καὶ πρὸς ἀχῶρας, ἰόνθους, πίτυρα, ἐκζέματα· μᾶλλον πέρ τι ταχέως μεταβάλλει καὶ ὁμόχρους ποιεῖ. καὶ καθόλου ἐστὶν ἀραιωτικόν. ἄγει δὲ καὶ χολὴν κατὰ κοιλίαν πινόμενον. κινεῖ δὲ καὶ οὔρησιν. ἔστι δὲ καὶ κακοστόμαχον καὶ ναυτίας κινητικόν.

Περὶ ναρκισσίνου σκευασίας. κεφ. ξα´.

Ἔλαιον ναρκίσσινον σύγκειται οὕτως. ἐλαίου πεπλυμένου λίτρας ο´. οὐγγίας ε´. ἀσπαλάθου λίτρας ς´ οὐγγίας β´. κόψας καὶ βρέξας ὕδατι, τῷ τρίτῳ τοῦ ἐλαίου μίξας, ἕψε. εἶτα ἐξελὼν τὸν ἀσπάλαθον, καλάμου βάλε λίτρας ἑπτὰ οὐγγίας η´. καὶ σμύρνης χόνδρον κόψας καὶ σήσας, φυράσας οἴνῳ παλαιῷ εὐώδει. καὶ μίξας ἕψε. ὅταν δὲ καὶ μετὰ τούτων ἀναζέσῃ, ἐξελὼν ἀπήθει τὸ ἔλαιον ψυχθέν. εἶτα βαλὼν ἐκ τοῦ ἐλαίου εἰς λουτῆρα, ἀπόχει καὶ τοῦ ναρκίσσου ὡς ὅτι πλεῖστον ἔμβαλε τὸ ἄνθος· ἐπὶ ἡμέρας β´ κινῶν, ὡς ἐπὶ τοῦ σουσίνου. δεῖ δέ ποτε καὶ μετάγγιζε πυκνῶς· καὶ γὰρ ταχὺ σήπεται. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ, μαλάσσον τὰς περὶ αὐτὴν σκληρίας καὶ μύσεις. ἔστι δὲ κεφαλαλγές.

Περὶ κροκίνου σκευασίας. κεφ. ξβ´

Κρόκινον δὲ σκευάζων, προσύψεις τὸ ἔλαιον ὡς εἴρηται ἐπὶ τοῦ σουσίνου· πλήθει καὶ συσταθμίᾳ τῇ αὐτῇ. λαβὼν δὲ ἐκ τοῦ ἐστυμμένου ἐλαίου εἰς τὸ σούσινον λίτρας τρεῖς ἥμισυ, βάλε κρόκου < η´. καὶ ἀνακίνει πολλάκις ἐπὶ ἡμέρας· ποιῶν τοῦτο συνεχῶς ἐπὶ ἡμέρας ε´. τῇ δὲ ἕκτῃ ἀπήθει τὸ ἔλαιον ἀπὸ τοῦ κρόκου καθαρίως. τῷ δ' αὐτῷ κρόκῳ ἐπίχει τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἀνακίνει ἡμέρας γ´. εἶτα ἀποχέας πρόσμιξον σμύρνης κεκομμένης καὶ σεσησμένης < μ´. καὶ κίνει ἐν ὅλμῳ χρησίμως. εἶτα ἀπόθου. ἔνιοι δὲ τὸ ἴσον κύπρινον ἠρωματισμένῳ ἐλαίῳ καὶ εἰς τὸ κρόκινον χέονται. ἔστι δὲ αὐτοῦ κράτιστον, τὸ κατακόρως κρόκου πνέον. ὅπερ εἰς τὴν ἰατρικὴν χρῆσιν ἁρμόζει. δεύτερον δὲ τὸ τῇ σμύρνῃ παρεμφέρον. δύναμιν δὲ ἔχει θερμαντικὴν, ὑπνωτικήν. ὅθεν πολλάκις ἐπὶ φρενιτικῶν ἁρμόζει καταβρεχόμενον, ἢ ἀποσφραινόμενον. ἢ καὶ κατὰ μυξωτήρων διαχεόμενον. ἔστι δὲ καὶ πυοποιόν. καὶ καθαρτικὸν ἑλκῶν. καὶ πρὸς τὰς ἐν μήτρᾳ σκληρίας καὶ μύσεις καὶ τὰ ἐν αὐτῇ κακοήθη, σὺν κηρῷ καὶ κρόκῳ καὶ μυελῷ καὶ ἐλαίῳ διπλασίονι. συμπέττει δὲ καὶ μαλάσσει καὶ ὑγραίνει καὶ πραΰνει. ποιεῖ καὶ πρὸς τὰς ἀπογλαυκώσεις μεθ' ὕδατος ὑπαλειφόμενον. ἀναλογεῖ δὲ αὐτῷ καὶ τὸ λεγόμενον βουτύρινον καὶ ὀνύχινον, καὶ συράκινον. τοῖς ὀνόμασι μόνον διαφέροντα· τῇ μέντοι σκευασίᾳ καὶ τῇ δυνάμει ὄντα παρόμοια.

Περὶ κυπρίνου σύνθεσις καὶ σκευασίας ἐλαίου. κεφ. ξγ´

Ἐλαίου ὀμφακίνου πεπλυμένου μέρος α´, ὕδατος ὀμβρίου μέρος ἥμισυ, τὸ μὲν ἐπίχει τῷ ἐλαίῳ· τὸ δὲ φύρα σὺν τοῖς ἐμβληθησομένοις ἀρώμασιν. εἶτα λαβὼν ἀσπαλάθου λίτρας ε´ ἥμισυ, καλάμου λίτρας ς´ ἥμισυ. σμύρνης λίτραν α´. κινναμώμου λίτρας γ´ οὐγγίας θ´, καὶ ἐλαίου λίτρας θ´ οὐγγίας ε´, τὸν ἀσπάλαθον κόψας καὶ βρέξας ἐν ὕδατι ἐμβαλὼν, ἕψε.

μετὰ τοῦ ἐλαίου ἕως ἂν συναναζέσῃ. τὴν δὲ σμύρναν δεύσας οἴνῳ παλαιῷ εὐώδει, τὸν κάλαμον κεκομμένον συναναφύρα μετὰ τῆς σμύρνης. καὶ ἐξελὼν τὴν ἀσπάλαθον, ἔμβαλε τὸ φύραμα τοῦ καλάμου. ὅταν δὲ μετὰ τούτου ζέσῃ, καθελὼν ἀπήθησον τοῦ χαλκοῦ τὸ ἔλαιον. καὶ κατάχεε τοῦ καρδαμώμου κεκομμένου καὶ πεφυραμένου τῷ λοιπῷ ὕδατι. καὶ κίνει συνεχῶς, ἕως ἂν ψυχθῇ μὴ διαλείπων. εἶτα ἀπηθήσας τὸ ἔλαιον, ἔμβαλε εἰς τὰς κη΄ τοῦ ἐλαίου λίτρας, αὖθις κυπέρου λίτρας μς΄. οὐγγίας. η΄. ἐάσας τε ἀποβραχῆναι, ἐξίπωσον διὰ σινδόνος. ἐὰν δὲ πλείω θέλῃς, τοῦ νέου αὖθις τὸ ἴσον ἐμβαλὼν πλῆθος ὁμοίως ἐξίπου. ἐάν τε δίβροχον ἐάν τε τρίβροχον βούλῃ ποιεῖν. δυναμικώτερον γὰρ γίνεται. ἐκλέγεσθαι δὲ δεῖ τὸ χρυσὸν καὶ μετ᾽ εὐωδίας πληκτικόν. ἔνιοι δὲ καὶ κιννάμωμον μίσγουσι. δύναμιν δὲ ἔχει θερμαντικήν. μαλακτικήν. ἀναστομωτικήν. ἁρμόζουσαν τοῖς περὶ μήτραν καὶ νεῦρα πάθεσι. καὶ πλευριτικοῖς καὶ κατάγμασι. καθ᾽ ἑαυτὸ καὶ κηρωτῇ μισγόμενον. μίσγονται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσιν. ὀπισθοτονικοῖς. συναγχικοῖς. βουβώνων φλεγμονῇ. καὶ ἀκόποις.

Περὶ συνθέσεως ἰρίνου. κεφά. ξδ΄.

Σπάθης λίτρας ς΄. οὐγγίας η. ἐλαίου λίτρας ογ΄. οὐγγίας ε. κόψας ὡς λεπτότατα, μίξον ὕδατος κοτύλ. ι. καὶ βαλὼν εἰς χαλκοῦν, ἕψε μέχρις οὗ τὴν ὀσμὴν ἀναλάβοι. εἶτα ἀπηθεῖ εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. ἐκ τούτου τοῦ ἠρωματισμένου ἐλαίου, τὸ πρῶτον ἴρινον σκευάζεται. ἐναποβρεχομένης τῷ ἐσκευασμένῳ ἐλαίῳ ἴρεως ὡς ὑπογέγραπται. ἢ οὕτως. ἐλαίου λίτρας ο΄ οὐγγίας ε. ξυλοβαλσάμου λίτρας ε. οὐγγίας β΄. κόψας ὡς εἴρηται, σύνεψε. εἶτα ἐξελὼν τὸ ξυλοβάλσαμον, πρόσεμβαλε καλάμου κεκομμένου λίτρας θ΄. οὐγγίας ι. σμύρνης χόνδρον οἴνῳ παλαιῷ ἐμβρέχων εὐώδει. εἶτα λαβὼν ἐκ τοῦ ἐσκευασμένου ἐλαίου καὶ ἠρωματισμένου λίτρας ιδ΄, ἐναπόβρεχε ἴρεως κεκομμένης ἴσον τῷ σταθμῷ. ἔα ἡμέρας β΄ καὶ νύκτας β΄. εἶτα ἐξίπου βιαίως καὶ νεανικῶς. καὶ εἰ βούλει δυναμικώτερον εἶναι, τὸν ἴσον σταθμὸν καὶ δὶς καὶ τρὶς ὁμοίως ἐναποβρέχων ἐξίπου. κράτιστον δὲ ὑπάρχει τὸ ἐν ὀσφρήσει μηδενὸς ἄλλου, μόνης δὲ τῆς ἴριδος πνέον. τοιοῦτον δὲ δοκεῖ τὸ ἐν Πέργῃ τῆς Παμφυλίας, καὶ ἐν Ἤλιδι τῆς Ἀχαΐας γινόμενον. δύναμιν δὲ ἔχει μαλακτικήν. θερμαντικήν. ἐσχάρας τε καὶ σηπεδόνας καὶ ῥυπαρίας ἀνακαθαίρει. καὶ ταῖς περὶ μήτραν διαθέσεσιν ἁρμόζει. φλεγμοναῖς τε καὶ μύσεσιν. ἔμβρυά τε ἐκβάλλει. καὶ αἱμορροΐδας ἀναστομοῖ. πρός τε ἤχους ὤτων σὺν ὄξει καὶ πηγάνῳ καὶ πικροῖς ἀμυγδάλοις. καὶ πρὸς καταῤῥοὺς χρονίζοντας. διαχριομένων τῶν μυξωτήρων. καὶ πρὸς ὀζαίνας. καθαίρει δὲ καὶ τὴν κοιλίαν, κυάθου πλῆθος ποθέν. ποιεῖ καὶ πρὸς εἰλεώδη. κινεῖ καὶ οὖρα. καὶ ἐπὶ τῶν δυσχερῶς ἐμούντων. διαχριομένων τῶν δακτύλων, ἢ τῶν ἐμετηρίων. καὶ ἐπὶ συναγχικῶν διαχριόμενον ἢ ἀναγαργαριζόμενον σὺν μελικράτῳ. καὶ πρὸς τραχύτητα ἀρτηρίας. δίδοται καὶ τοῖς κώνειον ἢ μύκητας ἢ κόριον πεπωκόσιν.

Περὶ γλευκίνου σκευασίας. κεφ. ξε΄

Γλεύκινον δὲ σκευάζεται τὸ ἁπλοῦν. ἔκ τε ἐλαίου ὀμφακίνου καὶ σχίνου καὶ καλάμου καὶ νάρδου κελτικῆς. καὶ σπάθης καὶ ἀσπαλάθου. καὶ μελιλώτου. καὶ κόστου. καὶ γλεύκους συμπεριτιθεμένων τῶν στεμφύλων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώματα καὶ τὸν οἶνον. καὶ τὸ ἔλαιον κινεῖται δὲ ἐπὶ ἡμέρας λ΄ δὶς τῆς ἡμέρας. καὶ μετὰ ταῦτα ἐκπιεσθὲν, ἀποτίθεται. δύναμιν δὲ ἔχει θερμαντικήν. μαλακτικήν. ἀνετικήν. ποιοῦσαν πρὸς τὰ ῥίγη καὶ τὰ νευρικὰ πάθη. καὶ τὰ ἐν ὑστέρᾳ. πάντων δὲ ἀκόπων μᾶλλον ὠφελεῖ μαλακτικὸν ὄν.

Περὶ ἀμαρακίνου. κε ξϛ΄.

Ἀμαράκινον δὲ ἐν Κυζίκῳ κάλλιστον γίνεται. σκευάζεται δὲ διὰ τοῦ ὀμφακίνου ἐλαίου ἢ βαλανίνου στυφομένου. ξυλοβαλσάμῳ. σχίνῳ. καλάμῳ. ἡδυνομένου δέ, ἀμαράκῳ. κόστῳ. ἀμώμῳ. νάρδῳ. κασσίᾳ. καρποβαλσάμῳ καὶ σμύρνῃ. οἱ δὲ πολυτελέστερον αὐτὸ ποιοῦντες, μίσγουσι καὶ κινάμωμον. παραλαμβάνεται δὲ μέλι καὶ οἶνος εἰς τὴν τῶν ἀγγείων χρῆσιν ἢ φύρασιν τῶν κεκομμένων ἀρωμάτων. ἔστι δὲ θερμαντικόν. ναρκωτικόν. ἀναστομωτικόν. μαλακτικόν. πυρωτικόν. θρεπτικόν. εὔχρηστον δὲ εἴς τε τὰς σήπας καὶ σύριγγας. καὶ ὑδροκήλας μετὰ τὰς χειρουργίας. περιρραίνεταί τε τὰς ἐσχάρας καὶ τὰ τεθηλειωμένα ἕλκη. πρός τε δυσουρίαν ἁρμόζει περιχριομένου τοῦ δακτύλου. ἢ πρὸς τὰς φλεγμονὰς αὐτοῦ. καὶ πρὸς αἱμορροΐδων ἀναστόμωσιν περιχριόμενον. ἔμμηνά τε κινεῖ προστιθέμενον τῇ μήτρᾳ. καὶ σκληρίας καὶ οἰδήματα ἐν ὑστέρᾳ διαφορεῖ. καὶ πρὸς τὰ νευρότρωτα καὶ μυότρωτα, συμφέρει ἐν πιλώμασιν ἀραιῶς βρεχόμενον καὶ ἐπιτιθέμενον.

Περὶ μεγαλίνου. κε ξζ΄

Τὸ δὲ μεγάλινον καλούμενον, πάλαι μέν ποτε ἐσκευάζετο. ἐκλέλοιπε δὲ νῦν. πρὸς ἐκπλήρωσιν δὲ τῆς ἱστορίας, οὐκ ἔστιν ἄτοπον ἐπιμνησθῆναι καὶ τούτου. τούτου δὲ σκευασία ἡ αὐτὴ τῷ ἀμαρακίνῳ. πλεονάζει δὲ τῇ ῥητίνῃ. καὶ ταύτῃ διαφέρει. ἔστι δὲ μαλακτικὸν ἠπίως. ἡ μέντοι ῥητίνη μίσγονται τοῖς μύροις. οὔτε φυλακῆς οὔτε ἡδονῆς χάριν. χρώματος δὲ καὶ πάχους ἕνεκα. μίσγονται δὲ ἡ τερεβινθίνη ἀφεψομένη, ἄχρις ἂν ἄνοσμος γένηται. δηλωθήσεται δὲ ἐν τοῖς περὶ ῥητίνης ἡ ἕψησις αὐτῆς.

Περὶ ἡδυχρόου. κε ξη΄.

Καὶ τὸ καλούμενον δὲ ἡδύχρουν, σκευαζόμενον δὲ ἐν Κῷ, τῆς αὐτῆς ἔχεται δυνάμεώς τε καὶ σκευασίας τῷ ἀμαρακίνῳ. εὐωδέστερον δὲ τυγχάνει.

Περὶ μετωπίου. κε ξθ΄.

Σκευάζεται δὲ καὶ ἐν Αἰγύπτῳ μύρον. ἐπιχωρίως ὑπ' αὐτῶν καλούμενον μετώπιον. διὰ τὴν τῆς χαλβάνης μίξιν. τὸ γὰρ ξύλον ἐξ οὗ γεννᾶται ἡ χαλβάνη, μετώπιον καλεῖται. δι' ἀμυγδάλων δὲ πικρῶν ἢ ἐλαίου ὀμφακίνου καὶ καρδαμώμου σχίνου τε καὶ καλάμου καὶ μέλιτος ἢ οἴνου ἢ σμύρνης ἢ βαλσάμου καρποῦ καὶ χαλβάνης καὶ ῥητίνης συντίθεται. δόκιμον δέ ἐστι τὸ εὔοσμον καὶ λιπαρόν. ἐμφαῖνον μᾶλλον τοῦ καρδαμώμου καὶ τῆς σμύρνης ἤπερ τῆς χαλβάνης. σφόδρα δὲ θερμαίνει καὶ πυροῖ καὶ ἀναστομοῖ. ἐπισπᾶταί τε καὶ καθαίρει ἕλκη. πρός τε νεῦρα καὶ μύας διακοπέντας ποιεῖ. ὑδροκήλας τε συσπᾷ. μίσγεται δὲ καὶ μαλάγμασι καὶ κηρωταῖς. πρός τε ῥίγη καὶ ὀπισθοτονικῶς σπωμένους χρησιμεύει. κινεῖ δὲ ἢ ἱδρῶτας. καὶ ἀναστομοῖ τὰ περὶ ὑστέραν. ἢ σκληρίας τὰς περὶ αὐτὴν χαλᾷ. ἢ καθόλου μαλακτικὴν ἔχει τὴν δύναμιν.

Περὶ μενδησίου. κεφα. ο΄.

Καὶ τὸ μενδήσιον δὲ λεγόμενον, ἐκ τοῦ βαλανίνου ἐλαίου καὶ σμύρνης καὶ κασσίας καὶ ῥητίνης σκευάζεται. ἔνιοι δὲ μετὰ τὸν κατασταθμισμόν, κιννάμωμον μικρὸν προσεπεμβάλλουσιν ἀνωφελῶς. οὐκ ἐκδίδωσι γὰρ τὰ μὴ συνεψηγμένα τὴν δύναμιν. ἐμφερῆ δὲ ἔχει τὴν ἐνέργειαν τῷ μετωπίῳ. ἧττον ἀναμέντοι.

Περὶ στακτῆς. κεφα οα.

Στακτὴ δὲ καλεῖται, προσφάτου σμύρνης τὸ λιπαρόν. κεκομμένης μεθ' ὕδατος ὀλίγου. ἀποτεθλιμμένου τε δι' ὀργάνου. εὐώδης τε λίαν καὶ πολυτελής ἐστι. ἢ καθ' ἑαυτὴν οὖσαν μύρον τὸ καλούμενον στακτή. δόκιμος δέ ἐστιν ἡ ἀμιγὴς ἐλαίῳ καὶ ἐν ἐλαχίστῳ πλεί

στην δύναμιν κεκτημένον· οὖσαν θερμαντικὴν, ἀναλογοῦσαν τῇ σμύρνῃ καὶ τοῖς θερμαίνουσι τῶν μύρων.

Περὶ κινναμωμίνου, κεφ. οβ΄.

Κινναμώμινον δὲ ἔκ τε ἐλαίου βαλανίνου καὶ συμμάτων, ξυλοβαλσάμου, καλάμου, σχίνου. ἡδυσμάτων δὲ, κινναμώμου, βαλσάμου καρποῦ, σμύρνης τετραπλασίονος παρὰ τὸ κιννάμωμον σκευάζεται. μίσγεται δὲ καὶ μέλι εἰς τὴν φύρασιν. δόκιμον δὲ δοκεῖ τὸ δριμύ· μαλακὸν δὲ τῇ ὀσμῇ, καὶ παρεμφαῖνον σμύρνης· παχύ τε καὶ εὐῶδες. ἄγαν δὲ τῇ γεύσει πικρόν· τὸ γὰρ τοιοῦτον οὐκ ἐκ ῥητίνης, ἀλλ᾽ ἐκ σμύρνης ἔχει τὸ πάχος. ἡ γὰρ ῥητίνη οὐ προσδίδωσι πικρίαν, οὐδὲ εὐωδίαν. δύναμιν δὲ ἔχει σφόδρα δριμεῖαν καὶ θερμαντικὴν καὶ πικράν. ἀναστομοῖ γοῦν θερμαίνουσα καὶ διαφορεῖ, καὶ διαχεῖ, καὶ ἐπισπᾶται ὑγρὰ καὶ πνεύματα. ἔστι δὲ καρηβαρικόν· ποιεῖ δὲ καὶ πρὸς τὰ περὶ μήτραν σὺν ἐλαίῳ διπλασίονι καὶ κηρῷ καὶ μυελῷ. οὕτω γὰρ ἀποβάλλει τὸ πολὺ τῆς δριμύτητος, καὶ γίνεται μαλακτικόν. ἄλλως γὰρ συγκαίει καὶ σκληρύνει πάντων τῶν παχέων μύρων. ποιεῖ δὲ πρὸς σύριγγας καὶ σήψεις ἐν ὕστροις, καὶ πρὸς ὑδροκήλας καὶ ἄνθρακας καὶ γαγγραίνας σὺν κινναμώμῳ· πρός τε ῥίγη τὰ περιοδικὰ καὶ πρὸς θύμους· καὶ τοὺς ἀπὸ τῶν ἰοβόλων θηρίων δακνομένους ἐν συγχρίσματι, ἐπιθέματι σκορπιοπλήκτοις καὶ φαλαγγιοδήκτοις σὺν ὀλύνθοις λείοις.

Περὶ ναρδίνου μύρου. κεφ. ογ΄.

Νάρδινον μύρον ποικίλως σκευάζεται. διὰ τοῦ μαλαβάθρου φύλλου καὶ δίχα τούτου. ὡς τὸ πλὴν ἡμίσυ νυ ταυτῶν βαλανίνῳ ἐλαίῳ ἢ ὀμφακίνῳ· πρὸς μὲν τὴν στύψιν τοῦ ἐλαίου σχίνου· πρὸς δὲ τὴν εὐωδίαν κόστος, ἀμώμου, νάρδου, σμύρνα, βάλσαμον. ἔστι δὲ χρηστὴ ἡ λεπτή, μὴ δριμεῖα, ἔχουσα τὴν εὐωδίαν τῆς ξηρᾶς νάρδου ἢ ἀμώμου. δύναμις δὲ αὐτῆς λεπτυντική, δριμεῖα, σμηκτική, ἀραιωτικὴ ὑγρῶν, θερμαντική. ὑγρὰ δοκεῖ καὶ οὐ πλοιῶδες, ἐὰν μὴ ῥητίνην ἔχῃ. σκευάζεται δὲ καὶ λιτὴ διὰ ὀμφακίνου ἐλαίου καὶ σχίνου καὶ καλάμου καὶ κόστου καὶ νάρδου.

Περὶ μαλαβαθρίνου. κεφά. οδ΄.

Τὸ δὲ μαλαβάθρινον, ἔχει μὲν σύμματα ἃ καὶ ἡ νάρδος. σμύρνης δὲ πλέον. διὸ καὶ γίνεται θερμαντικόν. ἀναλογοῦν τῷ κροκίνῳ καὶ ἀμαρακίνῳ τὴν δύναμιν.

Περὶ ἰασμίνου. κεφά. οε΄.

Ἡ δὲ καλουμένη ἰασμὴ παρὰ Πέρσαις σκευάζεται ἐκ τῶν ἀνθῶν τῶν λευκῶν τοῦ ἴου. τούτων οὐγγιῶν β΄ ἐμβαλλομένων ἰταλικῷ ξέστῃ σησαμίνου ἐλαίου, καὶ ἀμειβομένων ἤτοι ἀλλασσομένων ὡς ἐπὶ τοῦ κρινίνου εἴρηται. ἡ δὲ τούτου χρῆσις, παρὰ ταῖς ἐθιάσεσι, εὐωδίας ἕνεκα παρὰ Πέρσαις παραλαμβάνεται. ἁρμόζει δὲ ὅλῳ τῷ σώματι κατὰ τὰ λουτρά, ἐπὶ τῶν θερμασίας καὶ χαλάσεως δεομένων σωμάτων. βαρυτέραν δὲ ἔχει τὴν εὐωδίαν. ὡς πολλοὺς αὐτῆς μὴ ἡδέως ἀντιλαμβάνεσθαι.

Περὶ σμύρνης. κεφά. ος΄.

Σμύρνα δάκρυόν ἐστι δένδρου γινομένου ἐν Ἀραβίᾳ, ὅμοιον τῇ αἰγυπτίᾳ ἀκάνθῃ· οὗ ἐγκοπτομένου ἀπορρεῖ τὸ δάκρυον εἰς ὑπεστρωμένας ψιάθους· τὸ δὲ ἐπὶ τῷ στελέχει περιπήγνυται. λέγεται δὲ αὐτῆς ἡ μέν τις πεδιάσιμος λιπαρὰ ἧς πιεζομένης ἡ στακτὴ λαμβάνεται· ἡ δέ τις γαβιρέα λιπαρωτάτη ἐν ὀρεινοῖς καὶ λιπαροῖς τόποις γινομένη· ἣ καὶ πολλὴν ἀνίησι τὴν στακτήν. πρωτεύει δὲ ἡ τρωγλοδυτικὴ καλουμένη, ἀπὸ τῆς γεννώσης αὐτὴν χώρας, ὑπόχλωρος καὶ δηκτικὴ οὖσα, διαυγής. συλλέγεται τις καὶ λεπτὴ μετὰ τὴν

ζωπλοδυτικὴν ἀριθμουμένη εἶναι ἄλλος ὡς τὸ βδέλλιον. ὕπεβρωμος τῇ ὀσμῇ. ἐν αἰγιαλίοις τόποις γινομένη. ἡ δέ τις καυκαλὶς λεγομένη. ὑπέρφορος μέλαινα κατόπτες. ἡ δὲ χειρίστη ἐν ἀπέσσαις, ἔργα σιμηκαλεῖται. ψαφαρά τε ἀλυπής. δριμεῖα. κομμίζουσα τῇ ὄψει, καὶ τῇ δυνάμει. τε ἡ ἀμιναία δὲ καλουμένη, ἀδόκιμος. καὶ πιέσματα δὲ ἐξ αὐτῆς γίνεται. ἀπὸ μὲν τῶν λιπαρῶν εὐώδη καὶ λιπαρά. ἀπὸ δὲ τῶν ξηρῶν ἀλυπῆ καὶ οὐκ εὐώδη. ἄτονος διὰ τὸ μὴ προσειληφέναι ἔλαιον εἰς τὴν ἀνάπλασιν. δολίζεται δὲ κόμμι βραχέντι σμύρνης ἀποβρέγματι τε μισγομένῳ. ἐκλέγου δὲ τὴν νέαν. ψαφαράν. κούφην. ὁμόχρουν πανταχόθεν. τε ἐν τῷ θλασθῆναι, ἔνδοθεν, λευκὰς, ὀνυχώδεις, ἔχουσαν διαφύσεις. λείας. μικροβώλους τε καὶ πικράν. εὐώδη. δριμεῖαν. θερμαντικήν. ἡ δὲ βαρεῖα καὶ τῇ χρόᾳ πισσώδης, ἐστὶν ἄχρηστος. δύναμιν δὲ ἔχει θερμαντικήν. κολλητικήν. καλυπτικήν. ξηραντικήν. στυπτικήν. μαλάσσει δὲ καὶ μήτραν μεμυκυῖαν καὶ ἀναστομοῖ. ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα σὺν τόμως, σὺν ἀψινθίῳ ἢ θέρμων ἀποβρέγματι. ἢ πηγάνου χυλῷ προστεθεῖσα. λαμβάνεται δὲ αὐτὴ κατὰ ποτίου, μέγεθος κυάμου πρὸς βῆχα χρονίαν τε ὀρθόπνοιαν. καὶ πλευρᾶς πόνον καὶ θώρακος. λύσιν τε κοιλίας. τε δυσεντερίας. λύει δὲ τε ῥίγη. πρὸ δύο ὡρῶν τῆς ἐπιβολῆς μετὰ πεπέρεως καὶ ὕδατος τὸ μέγεθος κυάμου ποθεῖσα. ἀρτηρίας τε τραχύτητα καὶ δασυσμοὺς φωνῆς, ἀποκαθίστησιν ὑποτιθεμένη τῇ γλώττῃ καὶ ἀποχυλιζομένη. κτείνει δὲ καὶ ἕλμινθας. καὶ πρὸς δυσωδίαν στόματος διαμασᾶται. πρὸς δὲ μασχαλῶν πόνους, μετὰ στυπτηρίας ὑγρᾶς διαχρίεται. σὺν οἴνῳ δὲ καὶ ἐλαίῳ διακλυζομένη, ὀδόντας καὶ οὖλα καθαίρει. κολλᾷ δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ τραύματα ἐπιπασσομένη. τε τὰ τεθλασμένα ὦτα καὶ ἐψιλωμένα ὀστᾶ, ἰᾶται σὺν κοχλίου σαρκὶ ἐπιχριομένη. καὶ τὰ πυορροοῦντα τῶν ὤτων καὶ φλεγμαίνοντα. σὺν μηκωνίῳ καὶ καστορίῳ καὶ γλαυκίῳ. πρὸς δὲ ἰόνθους μετὰ κασσίας καὶ μέλιτος ἐπιχρίεται. λειχῆνας τε ἀποσμήχει σὺν ὄξει. τε τρίχας ῥεούσας μετὰ λαδάνου καὶ οἴνου καὶ μυρσίνου καταχριομένη ῥώννυσι. πραΰνει δὲ τε τοὺς χρονίους κατάρρους διαχριομένη περὶ τῶν μυξωτήρων. πληροῖ τε τὰ ἐν ὀφθαλμοῖς ἕλκη. καὶ καθαίρει τὰ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις. τε τραχώματα σμήχει. γίνεται δὲ καὶ λιγνὺς ἐξ αὐτῆς ὁμοίως τῇ ἐκ τοῦ λιβάνου ὡς ὑποδείξομεν. ἁρμόζουσα πρὸς τὰ αὐτά.

Περὶ βοιωτικῆς σμύρνης. κεφ. οζ΄.

Ἡ δὲ βοιωτικὴ σμύρνα, ἐστὶ δένδρου τινὸς ἐν βοιωτίᾳ γινομένου ῥίζα τεμνομένη. ἐκλέγου δὲ τὴν ἐμφερῆ σμύρνῃ κατὰ τὴν εὐωδίαν. δύναμιν δὲ ἔχει θερμαντικήν. μαλακτικήν. διαλυτικήν. μίγνυται δὲ καὶ θυμιάμασι χρησίμως.

Περὶ στύρακος. κεφά. οη.

Στύραξ δάκρυόν ἐστι δένδρου τινὸς ὁμοίου κυδωνίῳ. διαφέρει δὲ αὐτοῦ ὁ ξανθὸς καὶ ῥυπαρός. ῥητινώδης. θρόμβους ἔχων ὑπολεύκους. ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον. καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν τινὰ μελιτώδη. τοιοῦτος δὲ ἐστὶν ὁ καταβαλίτης τε παμφυλιακὸς καὶ κιλίκιος. φαῦλος δὲ ὁ μέλας τε ψαφαρός. καὶ πιτυρώδης. εὑρίσκεται δὲ καὶ δάκρυον κόμμι ἐοικός. διαυγές. σμυρνίζον. ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δὲ αὐτὸ τοῖς ἐκ τοῦ δένδρου πρίσμασιν, ἅπερ ὑπὸ τῶν σκωλήκων ἀνατιτρᾶται. μισγομένῃ καὶ μέλιτι καὶ ἴρεως ὑποστάθμῃ. καὶ ἄλλοις τισίν. ἔνιοι δὲ κηρὸν ἢ στέαρ ἀρω-

ματίσαντες συμμαλάσσουσιν ἐν τοῖς ὀξυτάτοις ἡλίοις τῷ στύρακι. καὶ δι' ἠθμοῦ διερυγήτου, ἐκθλίβουσιν εἰς ὕδωρ ψυχρὸν σκωληκιακῶς πωλοῦσι. σκωληκίτην ὀνομάζοντες στύρακα. ἐγκρίνουσι δὲ οἱ ἄπειροι τὸν τοιοῦτον ὡς ἀκέραιον. οὐ προσέχοντες τῇ κατὰ τὴν ὀσμὴν εὐτονίᾳ. δριμὺς γὰρ λίαν ἐστὶν ὁ ἄδολος. δύναμιν δὲ ἔχει θερμαντικὴν, μαλακτικὴν, πεπτικήν. ποιῶν πρὸς βῆχας καὶ καταῤῥοὺς, κορύζας, βράγχους, ἀποκοπὴν φωνῆς. ἁρμόζει καὶ πρὸς τὰς ἐν ὑστέρᾳ μύσεις καὶ σκληρίας. ἔμμηνά τε ἄγει πινόμενος καὶ προστιθέμενος. κοιλίαν τε κούφως μαλάττει καταπινόμενος ὀλίγος μετὰ ῥητίνης τερεβινθίνης. μίγνυται δὲ καὶ μαλάγμασι διαφορητικοῖς καὶ ἀκόποις χρησίμως. καίεται δὲ καὶ ὀπτᾶται καὶ φώγνυται καὶ θαλοῦται ὡς λίβανος. ἁρμόζει τε ἡ αἰθάλη πρὸς ἃ καὶ ἡ τοῦ λιβάνου. τὸ δὲ ἐξ αὐτοῦ σκευαζόμενον χρῖσμα ἐν τῇ Συρίᾳ στυράκινον, θερμαίνει τε καὶ μαλάττει ἰσχυρῶς. κεφαλαλγὲς μέντοι τε βαρὺ καὶ καρωτικὸν καθέστηκεν.

Περὶ βδελλίου. οθ.

Βδέλλιον οἱ δὲ μάδελκον. οἱ δὲ, βολχὸν καλοῦσι. δάκρυον ἐστὶ δένδρου σαρακηνικοῦ. δόκιμον δὲ ἐστὶν αὐτοῦ τὸ τῇ γεύσει πικρὸν. διαυγὲς. ταυροκολλῶδες. λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον. ἀμιγὲς ξύλων καὶ ῥυπαρίας. εὐῶδες ἐν τῇ θυμιάσει. ἐοικὸς ὄνυχι. ἔστι δὲ ῥυπαρὸν καὶ μέλαν. ἁδρόβωλον. λαπαθῶδες. κομιζόμενον ἀπὸ τῆς ἰνδικῆς. φέρεται δὲ ἀπὸ τῆς πέτρας. ξηρὸν. ῥητινῶδες. ὑποπέλιον. δευτερεῦον τῇ δυνάμει. δολοῦται δὲ μισγόμενον κόμμι. τὸ δὲ τοιοῦτον οὐχ ὁμοίως πικραίνει τὴν γεῦσιν. ἔν τε τῇ ὑποθυμιάσει, οὐχ οὕτως εὐῶδές ἐστι. δύναμιν δὲ ἔχει θερμαντικὴν. μαλακτικὴν. διαλυτικὴν. βροχοκηλῶν καὶ σκληριῶν καὶ ὑδροκηλῶν. ἐνεθὲν τῷ σιέλῳ ἀσίτου. ἀναστομοῖ καὶ τὴν μήτραν προστιθέμενον καὶ ὑποθυμιώμενον. ἐφέλκεται δὲ καὶ τὰ ἔμβρυα καὶ πᾶσαν ὑγρασίαν. θρύπτει δὲ καὶ λίθους πινόμενον. καὶ οὖρα ἄγει. βηχικοῖς τε καὶ θηριοδήκτοις, ὠφελίμως δίδοται. ἀγαθὸν δὲ καὶ πρὸς ῥήγματα. σπάσματα. καὶ πλευρᾶς τόνον. καὶ διαδρομὰς πνευμάτων. μίσγεται δὲ καὶ μαλάγμασι τοῖς ἁρμόζουσι πρὸς τὰς σκληρίας καὶ δέσεις τῶν νεύρων. κατεργάζεται δὲ κοπτόμενον, παραχεομένου οἴνου ἢ ὕδατος θερμοῦ.

Περὶ λιβάνου. π.

Λίβανος γεννᾶται μὲν ἐν ἀραβίᾳ τῇ λιβανοφόρῳ καλουμένῃ. πρωτεύει δὲ ὁ ἄῤῥην καλούμενος στατονίας. στρογγύλος φυσικῶς. ἔστι δὲ ὁ τοιοῦτος ἄτομος. λευκός τε. καὶ θλασθεὶς ἔνδοθεν λιπαρός. θυμιαθείς τε ταχέως ἐκκαιόμενος. ὁ δὲ ἰνδικὸς ὑπόκιῤῥός τέ ἐστι, καὶ πελιὸς τὴν χρόαν. γίνεται δὲ καὶ κατὰ τὴν ἐπιτήδευσιν στρογγύλος. τέμνοντες γὰρ αὐτὸν εἰς τετράγωνα σχήματα καὶ βάλλοντες εἰς κεράμια, κυλίουσιν ἕως ἂν ἀπολάβοι τὸ στρογγύλον σχῆμα. χρόνῳ δὲ ὁ τοιοῦτος ξανθοῦται. ἄτομος ἢ σύαγρος καλούμενος. δευτερεύει δὲ ὁ ἀραβίας καὶ ὁ ἐν σμίλῳ. ὃν ἐπιοικοπίσκον καλοῦσι. μικρότερον καὶ κιῤῥότερον ὄντα. λέγεται δέ τις καὶ ἀμυμίτης. ἄλλως μὲν λευκός. ἐν δὲ τῷ μαλάσσεσθαι ἐνδιδοὺς ὡς μαστίχη. δολοῦται δὲ πᾶς λίβανος τῇ πιτυΐνῃ ῥητίνῃ μεθοδευόμενος. καὶ κόμμι. εὐχερὴς δέ ἐστιν ἡ διάγνωσις. τὸ μὲν γὰρ κόμμι οὐκ ἐκφλογοῦται θυμιώμενον. ἡ δὲ ῥητίνη εἰς καπνὸν ἐκτυφοῦται. ὁ δὲ λίβανος ἐξάπτεται. δηλοῖ δὲ καὶ ἡ ὀσμὴ τὸ τοιοῦτον. δύναται δὲ θερμαίνειν. στύφειν. ἀποκαθαίρειν τὰ ἐπισκοτοῦντα ταῖς κόραις. καὶ τὰ κοῖλα τῶν ἑλκῶν πληροῦν. καὶ κατουλοῦν. κολλᾶν τε ἔναιμα τραύματα. αἱμοῤῥαγίαν τε πᾶσαν, καὶ τὴν ἐκ μηνίγγων ἐπέχειν. παρηγορεῖ καὶ τὰ περὶ δακτύλιον καὶ τὰ λοιπὰ μέρη κακοήθη, ἐμμότος λεῖος.

σὺν γάλακτι· καὶ τὰς ἐν ἀρχῇ μυρμηκίας καὶ λειχῆνας, σὺν ὄξει καὶ πίσσῃ καταχριόμενος αἴρει· καὶ τὰ πυρίκαυτα δὲ ἕλκη καὶ χίμεθλα σὺν στέατι χοιρείῳ ἢ χηνείῳ. ἀχῶρας δὲ σὺν νίτρῳ σμώμενος ἰᾶται· παρωνυχίας τε σὺν μέλιτι· ὤτων θλάσεις σὺν πίσσῃ. πρὸς δὲ τὰ λοιπὰ ἀλγήματα τῶν ὤτων, σὺν οἴνῳ γλυκεῖ ἐγχεόμενος. μαστούς τε τοὺς ἀπὸ τόκου φλεγμαίνοντας σὺν κιμωλίᾳ καὶ ῥοδίνῳ καταχριόμενος ὠφελεῖ. μίσγεται δὲ καὶ τοῖς πρὸς ἀρτηρίαν ὠφελίμοις, καὶ τοῖς σπλαγχνικοῖς φαρμάκοις. αἱμοπτοϊκούς τε ὠφελεῖ πινόμενος. μανιώδης δέ ἐστι πινόμενος ὑπὸ τῶν ὑγιαινόντων. πλείων δὲ μετ' οἴνου ποθεὶς καὶ κτείνει. καίεται δὲ λίβανος ἐπ' ὀστράκου καθαροῦ τεθεὶς ὑφαπτόμενός τε χόνδρῳ ἀναφθέντι ἀπὸ λύχνου, ἄχρις ἂν ἐκκαῇ· δεῖ δὲ μετὰ τὴν τελείαν καῦσιν πωμάζειν ἄχρις ἂν σβεσθῇ· οὕτω γὰρ ἐκτεφροῦται. ἔνιοι δὲ περιτιθέασι τῷ λοπαδίῳ, ἀγγεῖον χαλκοῦν κοῖλον κατὰ μέσον τετρημένον· πρὸς ἔκληψιν τῆς λιγνύος, ὡς ὑποδείξομεν ἐν τῷ περὶ αἰθάλης λιβάνου λόγῳ. οἱ δὲ, εἰς ὠμὴν χύτραν βάλλοντες τὰ περιπλάσσοντες πηλῷ, καίουσιν ἐν καμίνῳ. φώγνυται δὲ ἐπ' ὀστράκου καινοῦ καὶ ἀνθράκων διαπύρων, ἕως ἂν μηκέτι πομφολυγίζῃ, μηδὲ λιπαράν τινα ἢ ἀτμίδα ἀνίῃ. θρύπτεται δὲ εὐχερῶς μὴ κατακεκαυμένος.

Περὶ φλοιοῦ λιβάνου. κεφ. πα.

Φλοιὸς λιβάνου διαφέρει ὁ παχὺς καὶ λιπαρὸς καὶ εὐώδης, πρόσφατος, λεῖος καὶ μὴ λεπρώδης ἢ ὑμενώδης. δολοῦται δὲ μισγομένου αὐτῷ φλοιοῦ στροβιλίνου ἢ πιτυΐνου. ἔλεγχος δὲ καὶ τούτων τὸ πῦρ· οἱ μὲν γὰρ λοιποὶ θυμιαθέντες οὐκ ἀνάπτονται, καπνιζόμενοι δὲ δίχα εὐωδίας ἐκτύφονται. ὁ μέντοι τοῦ λιβάνου φλοιὸς ἅπτεται καὶ μετ' εὐωδίας ἐκθυμιᾶται. καίεται δὲ καὶ οὗτος ὡς καὶ ὁ λίβανος. δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λίβανος, ἐνεργέστερος ὢν καὶ στυπτικώτερος. ὅθεν ποθεὶς, αἱμοπτοϊκοῖς μᾶλλον καὶ ῥοϊκοῖς ἁρμόζει. ἐν προσθέτῳ ποιεῖ τὰ πρὸς οὐλὰς ἐν ὀφθαλμοῖς καὶ κοιλώματα καὶ ῥυπαρίας. φωχθεὶς δὲ τὰ πρὸς ψωροφθαλμίας ποιεῖ.

Περὶ μάννης λιβάνου κεφ. πβ.

Μάννα δὲ λιβάνου, δόκιμός ἐστιν ἡ λευκὴ καὶ καθαρὰ, εὔχονδρος. δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λιβανωτὸς, ὑποδεεστέρως δὲ μᾶλλον. μίσγουσι δὲ ἔνιοι δολίζοντες, ῥητίνην πιτυΐνην σεσησμένην τῇ γύρει ἢ φλοιὸν λιβανωτοῦ κεκομμένον. ἐλέγχει δὲ καὶ ταῦτα τὸ πῦρ· οὔτε γὰρ κατ' ἴσον καὶ ἰσοτόνως θυμιαθήσεται ἀερίζοντι τῷ ἀτμῷ· ἀσβολώδει δὲ καὶ οὐ καθαρῷ, ἢ τὴν εὐωδίαν μικτὴν ἔχει τὴν ἀποφοράν.

Περὶ αἰθάλης λιβανωτοῦ. κεφ. πγ

Αἰθάλην δὲ λιβανωτοῦ ποίει οὕτω· λαβίδι καθ' ἕνα χόνδρον τοῦ λιβάνου ἅπτων πρὸς λύχνον, ἐπιτίθει εἰς κοῖλον λοπάδιον ὀστράκινον καινόν. εἶτα περικάλυψον χάλκωμα εὔκοιλον, περιτετρημένον κατὰ μέσον τὸ ἐσμηγμένον ἐπιμελῶς, ἕτερον οὖν προσεπιτίθει ἕως ἂν ὑποτεθεὶς κατὰ τὸ ἕτερον αὐτοῦ χεῖλος ἢ εἰς ἀμφότερα, λιθάρια ὕψει περιδακτυλιαῖα πρὸς τὸ διαφαίνεσθαι εἰ καίεται, ἵνα χώραν ὑποτίθεσθαι ἑτέρους χόνδρους. εἶτα πρὸ τοῦ τὸν πρῶτον χόνδρον ἀποσβεσθῆναι παντελῶς, ἕτερον προσεπιτίθει· ἕως ἂν αὐτάρκη λιγνὺν δόξῃς συναγηοχέναι. συνεχῶς μέντοι σπόγγῳ ἐξ ὕδατος ψυχροῦ περίμασσε τὰ ἐκτὸς μέρη τοῦ χαλκώματος. οὕτω γὰρ προσκαθίζει πᾶσα ἡ λιγνύς, μὴ ἄγαν αὐτοῦ πυρουμένου. ἐπεὶ ἀποπίπτουσα διὰ τὴν κουφότητα, μίγνυται τῇ τοῦ λιβάνου σποδῷ. ἀποψήσας οὖν τὴν πρώτην λιγνὺν, ποίει τὸ αὐτὸ ἐφ' ὅσον ἂν δοκῇ. ἀναιροῦ δὲ καὶ τὴν ἐκ τοῦ καέντος λιβάνου σποδὸν ἰδίᾳ. δύναμιν δὲ ἔχει πραϋντικὴν τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν, σταλτικὴν ῥευμάτων, ἀνακαθαρτικὴν ἑλκῶν, πληρωτικὴν κοιλωμάτων, σταλτικὴν καρκινωμάτων.

Περὶ λιγνύος σκευασίας. κεφ. πδ'.

Τὸν αὐτὸν δὲ τρόπον σκευάζεται καὶ ἐκ τῆς σμύρνης, καὶ ἐκ τῆς ῥητίνης. καὶ ἐκ τοῦ στύρακος λιγνύς. ἁρμόζουσι δὲ πρὸς τὰ αὐτά. καὶ ἐκ τῶν λοιπῶν δὲ δακρύων ὁμοίως τὴν λιγνὺν λάμβανε.

Περὶ πίτυος. κεφ. πε'.

Πίτυς γνώριμον δένδρον. ἔστι δὲ τοῦ αὐτοῦ γένους καὶ ἡ λεγομένη πεύκη, εἴδει διαφέρουσα. ἀμφοτέρων δὲ ὁ φλοιὸς στυπτικός. ἁρμόζων πρός τε παρατρίμματα λεῖος καταπλασσόμενος. καὶ πρὸς τὰ ἐπιπόλαια τῶν ἑλκῶν καὶ κεκαυμένα σὺν λιθαργύρῳ καὶ μάννῃ. ἀναληφθεῖσα δὲ κηρωτῇ μυρσίνῃ, ἀπουλοῖ τὰ ἐπὶ τῶν τρυφεροχρώτων ἕλκη. καὶ τὰ ἕρπυστικὰ ἐπέχει μετὰ χαλκάνθης λεῖος. ἔμβρυά τε καὶ δεύτερα ὑστέρα θυμιαθεὶς ἐκβάλλει. κοιλίαν τε ποθεὶς ἐφίστησι. καὶ οὐρητικὰ καὶ τὰ φύλλα δὲ αὐτῶν καταπλασθέντα λεῖα, φλεγμονὰς παρηγορεῖ. καὶ τραύματα ἀφλέγμαντα διατηρεῖ. λειανθέντα δὲ καὶ ἑψηθέντα ἐν ὄξει, ὀδονταλγίας πραΰνει διακλυζόμενα θερμά. ἁρμόζει δὲ καὶ ἡπατικοῖς τῶν φύλλων ὁλκὴ μία σὺν ὕδατι ἢ μελικράτῳ ποθεῖσα. ποιεῖ δὲ τὰ αὐτὰ καὶ ὁ τοῦ στροβίλου φλοιὸς καὶ τὰ φύλλα ποθέντα. καὶ τὸ δὲ ἀπὸ τοῦ δαδίου σχισθὲν εἰς λεπτὰ καὶ ἑψηθὲν σὺν ὄξει, ὀδονταλγίας παύει, κρατουμένου τοῦ ἀφεψήματος κατὰ τοῦ πονοῦντος ὀδόντος. καὶ σπάθη δὲ ἐξ αὐτῶν γίνεται εἰς ἀκόπων σκευασίας καὶ πεσσῶν ἐπιτήδειος. ἡ δὲ ἐξ αὐτῶν λιγνὺς καιομένων, ἐκλαμβάνεται πρὸς μέλανος γραφικοῦ κατασκευὴν ποιοῦσα καὶ πρὸς καλλιβλέφαρα καὶ κανθοὺς βεβρωμένους. πρός τε πτίλα βλέφαρα καὶ ὀφθαλμοὺς δακρύοντας. πιτυΐδες δὲ καλοῦνται ὁ καρπὸς τῶν πιτύων καὶ τῆς πεύκης, ὁ εὑρισκόμενος ἐν τοῖς κώνοις. δύναμιν δὲ ἔχουσι, στυπτικὴν θερμαίνουσαν πως. βοηθοῦσι δὲ βηξὶ καὶ τοῖς περὶ θώρακα πάθεσι. καθ' ἑαυτὰς καὶ μετὰ μέλιτος λαμβανόμεναι.

Περὶ στροβίλων. κεφ. πϛ'.

Στρόβιλοι δὲ καὶ καθαροὶ ἐσθιόμενοι, ἢ μετὰ γλυκέος καὶ σικύου σπέρματος πινόμενοι, οὐρητικοὶ ἀμβλωτικοὶ τῶν περὶ κύστιν καὶ νεφροὺς δριμυτήτων. παρηγοροῦσι δὲ καὶ στομάχων δηγμούς. μετὰ ἀνδράχνης χυλοῦ λαμβανόμενοι. ἐξαίρουσί τε ἀτονίαν σώματος. καὶ τὰς τῶν ὑγρῶν διαφθορὰς ἐξαμβλύνουσιν. ὅλοι δὲ οἱ στρόβιλοι ἀπὸ δένδρων πρόσφατοι θλασθέντες ἐν γλυκεῖ καὶ ἑψηθέντες, ἁρμόζουσι παλαιαῖς βηξὶ καὶ φθίσεσι. καὶ τοῦ ἐξ αὐτῶν ὑγροῦ καθ' ἑκάστην ἡμέραν λαμβανομένου κυάθων τὸ πλῆθος τριῶν.

Περὶ σχίνου. κεφ. πζ'.

Σχῖνος δένδρον γνώριμον στυπτικὸν ὅλον. καὶ γὰρ ὁ καρπὸς αὐτῆς καὶ τὸ φύλλον καὶ ὁ φλοιὸς τῶν κλάδων καὶ τῆς ῥίζης ἰσοδυναμοῦσι. γίνεται δὲ καὶ χύλισμα ἐκ τοῦ φλοιοῦ καὶ τῆς ῥίζης καὶ τῶν φύλλων ἑψημένων σὺν ὕδατι ἐφ' ἱκανόν. εἶτα μετὰ τὸ ἑψηθῆναι τῶν φύλλων ῥιπτομένων, τοῦ ὕδατος δὲ πάλιν ἑψομένου μέχρι μελιτώδους συστάσεως. ποιεῖ δὲ στύφον πρὸς αἵματος ἀναγωγὰς καὶ ῥύσεις κοιλίας καὶ δυσεντερίας πινόμενος. καὶ πρὸς τὰς ἐκ μήτρας αἱμορροΐας καὶ προπτώσεις ὑστέρας καὶ δακτυλίου. καὶ καθόλου ἀντὶ ἀκακίας, ἢ ὑποκυστίδος, ἔνεστιν αὐτῷ χρῆσθαι. καὶ ὁ χυλὸς δὲ τῶν φύλλων ἐκθλιβέντων τὰ αὐτὰ ποιεῖ. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καταντλούμενον, τὰ ἀσύμπληρωτα πληροῖ. καὶ τὰ ἀπώρωτα πωροῖ ὀστέα. καὶ τὰς ἐκ μήτρας ῥύσεις στέλλει. καὶ τῶν νομῶν ἀποτρεπτικόν καὶ οὐρητικόν ἐστιν. ἵστησι δὲ καὶ σειομένους ὀδόντας διακλυζόμενον

τὰ δὲ

τὰ δὲ ξυλάρια χλωρὰ αὐτῆς καλαμίδων παρατριβόμενα τοῖς ὀδοῦσι, σμήχει τούτους. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ αὐτῆς ἔλαιον στυπτικόν· ἁρμόζον πρὸς τὰ στύψεως δεόμενα.

Περὶ ῥητίνης σχινίνης· κεφ. πη.

Γεννᾶται δὲ καὶ ῥητίνη ἐξ αὐτῆς σχινίνη καλουμένη· ὑπὸ ἐνίων δὲ μαστίχη. χρησιμεύουσα πρὸς αἵματος ἀναγωγάς. καὶ πρὸς παλαιὰν βῆχα πινομένη. ἔστι δὲ εὐστόμαχος ἐρευκτική. μίσγεται δὲ καὶ σμήγμασιν ὀδόντων. καὶ ἐπιχρίσμασι προσώπου στιλβοποιοῦσα. ἀνακολλᾷ δὲ καὶ τρίχας ἐν ὀφθαλμοῖς. στόματός τε εὐωδίαν ποιεῖ διαμασωμένη. καὶ οὔλων ἐστὶ σταλτική. γεννᾶται δὲ καὶ καλλίστη καὶ πλείστη ἐν Χίῳ τῇ νήσῳ. διαφέρει δὲ αὐτῆς ἡ λαμπρίζουσα. καὶ τυρρηνικῷ κηρῷ ὁμοία τῇ λευκότητι. ἀδρά τε πυρὰ καὶ εὔθρυβής τε εὐώδης. ἡ δὲ χλωρὰ ἥττων. δολοῦται δὲ λιβάνου καὶ ῥητίνης μισγομένων αὐτῇ.

Περὶ τερμίνθου. κεφά. πθ.

Τέρμινθος γνώριμον δένδρον. οὗ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς στυπτικὰ ὄντα, ἁρμόζει πρὸς ἃ καὶ ἡ σχῖνος. σκευαζόμενα ὁμοίως καὶ λαμβανόμενα. ὁ δὲ καρπὸς αὐτῆς ἐστὶν ἐδώδιμος. κακοστόμαχος. οὐρητικός. θερμαντικός. ἔστι δὲ ἄριστος πρὸς ἀφροδίσια. σὺν οἴνῳ δὲ ποθείς, πρὸς φαλαγγίων δήγματα ἁρμόζει. ἡ δὲ ἐξ αὐτῆς ῥητίνη, κομίζεται μὲν ἐξ Ἀραβίας τῆς ἐν Πέτρᾳ. γεννᾶται δὲ καὶ ἐν Ἰουδαίᾳ καὶ Συρίᾳ. καὶ ἐν Κύπρῳ καὶ ἐν Λιβύῃ. καὶ ἐν ταῖς Κυκλάσι νήσοις. ἡ δὲ καὶ διαφέρει διαυγεστέρα οὖσα. λευκή. ὑαλίζουσα τῷ χρώματι καὶ κυανίζουσα. εὐώδης. τερμίνθου πνέουσα. προάγει δὲ πασῶν τῶν ῥητινῶν ἡ τερμινθίνη. καὶ μετὰ ταύτην ἡ σχινίνη. εἶτα ἡ πιτυίνη καὶ ἡ ἐλατίνη. μεθ' ἃς ἀριθμοῦνται ἥ τε πευκίνη καὶ ἡ στροβιλίνη. ἔστι δὲ πᾶσα ῥητίνη μαλακτική. θερμαντική. διαχυτική. ἀνακαθαρτική. βηξὶν ἁρμόζουσα καὶ φθίσεσιν. ἐν ἐκλικτοῖς καθ' ἑαυτὴν ἢ μετὰ μέλιτος. ἀνακαθαίρουσα καὶ τὰ ἐν θώρακι. ἔστι δὲ καὶ οὐρητικὴ καὶ πεπτική. κοιλίαν τε μαλάσσει. ὥστε ἀνακολλήσει τριχῶν ἁρμόζει τῶν ἐν βλεφάροις. καὶ πρὸς λέπρας σὺν ἰῷ χαλκοῦ καὶ χαλκάνθῳ καὶ νίτρῳ. πρός τε τὰ ἰχωρορροοῦντα ὦτα σὺν μέλιτι καὶ ἐλαίῳ. καὶ πρὸς κνησμὸν αἰδοίου. μίσγεται δὲ καὶ ἐμπλάστροις καὶ μαλάγμασι καὶ ἀκόποις. καὶ πλευρὰς ἀλείμμασι βοηθεῖ καθ' ἑαυτὴν ἐπιχρισθεῖσα καὶ ἐπιτιθεμένη.

Περὶ ῥητίνης ὑγρᾶς πιτυίνης καὶ πευκίνης. κεφά. ϟ

Γίνεται δὲ ῥητίνη ὑγρά, πιτυίνη καὶ πευκίνη. κομιζομένη ἀπὸ Γαλλίας καὶ Τυρρηνίας. καὶ ἀπὸ Κολοφῶνος, πάλαι ποτὲ ἐκομίζετο. ὅθεν καὶ τὴν ἐπωνυμίαν ἔσχε κολοφωνία κληθεῖσα. καὶ ἀπὸ Γαλατίας τῆς πρὸς ταῖς Ἄλπεσιν. ἣν ἐπιχωρίως οἱ ἐκεῖ ἔποικοι λάρικα ὀνομάζουσιν. ἐξόχως ποιοῦσα πρὸς τὰς χρονίας βῆχας ἐν ἐκλικτοῖς καὶ καθ' ἑαυτήν. διάφοροι δέ εἰσι τῷ χρώματι καὶ αὗται. ἡ μὲν, γάρ τίς ἐστι λευκή. ἡ δέ, ἐλαιώδης. ἡ δέ, μελιτοειδὴς ὥσπερ ἡ λάριξ. γίνεται δὲ καὶ κυπαρισσίνη ὑγρά. ἥτις ποιεῖ πρὸς τὰ αὐτά. τῶν μέντοι ξηρῶν, ἡ μέν ἐστι στροβιλίνη καὶ ἐλατίνη. ἡ δέ, πευκίνη. ἡ δέ, πιτυίνη. ἐκλέγου δὲ πασῶν τὴν εὐωδεστάτην καὶ διαυγῆ καὶ μήτε πυρὰν μήτε κάθυγρον. κηροειδῆ δὲ καὶ εὔθρυπτον. διαφέρει δὲ αὐτῶν ἡ πιτυίνη καὶ ἐλατίνη. εὐώδεις γάρ εἰσι καὶ λιβανίζουσι. κομίζονται δὲ διάφοροι ἐκ Πιτυούσης τῆς νήσου. ἥτις κεῖται κατὰ τὴν Ἱσπανίαν. ἡ δὲ πευκίνη

Καὶ στροβιλίνη καὶ κυπαρισσίνη, ἐνδεέστεραι εἰσί· καὶ οὐχ ὁμοίως κέχρηνται ταῖς δυνάμεσιν ὡς ἐκεῖναι· παραλαμβάνονται δὲ πρὸς ὅσα καὶ ἐκεῖναι. ἡ μέντοι σχινίνη, ἀναλογεῖ τῇ τερμινθίνῃ. καίεται δὲ πᾶσα ῥητίνη ὑγρὰ ἐν τετραπλασίονι ἀγγείῳ, κατὰ τὸ τοῦ ἐγχεομένου ὑγροῦ πλῆθος. δεῖ γὰρ χοῦν μὲν τῆς ῥητίνης· δύο δὲ χόας ὀμβρίου ὕδατος βαλόντας εἰς ἀγγεῖον, ἕψειν ἐπ' ἀνθράκων πράως· διηνεκῶς κινοῦντας ἄχρις οὗ ἄοσμος γένηται καὶ εὔθρυπτος καὶ κάπυρα. καὶ ὡς τοῖς δακτύλοις εἴκειν. λοιπὸν δεῖ ψύξαντας εἰς κεραμεοῦν ἀγγεῖον ἀκόνιτον, τουτέστιν ἀπίσσωτον, ἀποτίθεσθαι. γίνεται γὰρ ἐξόχως λευκή. δεῖ μέντοι προδιυλίζειν πᾶσαν ῥητίνην τήκοντας ἵνα χωρισθῇ τὸ ῥυπῶδες αὐτῆς. καίονται δὲ καὶ δίχα ὕδατος ἐπ' ἀνθράκων κούφως τὸ πρῶτον. ὅταν δὲ μέλλωσι συντρέχειν, ἀθρόως καὶ πολλοὺς ὑποθετέον τοὺς ἄνθρακας. καὶ ἑψητέον ἀδιαλείπτως ἐφ' ἡμέρας καὶ νύκτας τρεῖς, ἄχρις ἂν τὸ προειρημένον ἰδίωμα ἀπολίπωσιν. ἀποτίθεσο δὲ ὡς εἴρηται. τὰς μέντοι ξηρὰς ἀρκέσει δι' ὅλης ἡμέρας ἑψῆσαι, καὶ ἀποτίθεσθαι. εὐχρηστοῦσι δὲ καὶ αἱ κεκαυμέναι, εἴς τε τὰ εὐώδη τῶν μαλαγμάτων καὶ ἄκοπα. καὶ εἰς χρωματισμοὺς μύρων. ἐκλαμβάνεται δὲ καὶ λιγνὺς ῥητίνης ὡς περὶ τοῦ λιβάνου. ἥτις χρησιμεύει πρός τε καλλιβλέφαρα· καὶ περιβεβρωμένους κανθοὺς καὶ μυδῶντα βλέφαρα· καὶ δακρύοντας ὀφθαλμούς. γίνεται δὲ ἐξ αὐτῆς καὶ μέλαν ᾧ γράφομεν.

Περὶ πίσσης ὑγρᾶς. κεφ. λα.

Πίσσα ἡ μὲν ὑγρὰ ἣν ἔνιοι κῶνον καλοῦσι· συνάγεται μὲν ἐκ τῶν λιπαρωτάτων ξύλων, πεύκης καὶ πίτυος. ἔστι δὲ καλὴ ἡ στίλβουσα καὶ λεία καὶ καθαρά. ποιεῖ δὲ πρὸς θανάσιμα φάρμακα· φθισικούς· ἐμπυϊκούς· βῆχας· ἄσθματα· δυσαναγωγὰ τῶν ἐν θώρακι ὑγρῶν, ἐκλειχομένη κυάθου πλῆθος μετὰ μέλιτος· χρίεται δὲ καὶ πρὸς τὰς τῶν παρισθμίων καὶ σταφυλῆς φλεγμονὰς καὶ συνάγχας διαχριομένη. καὶ πρὸς τὰ πυορροοῦντα ὦτα σὺν ῥοδίνῳ. καὶ πρὸς ἑρπετῶν δήγματα σὺν ἁλσὶ λείοις καταπλασσομένη. κηρῷ δὲ ἴσῳ μιγεῖσα, λεπροὺς ὄνυχας ἀφίστησι· φύματά τε ὑστέρας καὶ σκληρίας δακτυλίου διαφορεῖ. σὺν κριθίνῳ δὲ ἑψηθεῖσα ἀλεύρῳ καὶ παιδὸς οὔρῳ, χοιράδας περιρρήσσει. μετὰ δὲ θείου ἢ πίτυος φλοιοῦ ἢ πιτύρων, ἕρπητας ἐπέχει καταχριομένη. μάννῃ δὲ καὶ κηρωτῇ μιγεῖσα, τὰς ὑποφορὰς παρακολλᾷ. πρός τε τὰς ἐν ποσὶ καὶ δακτυλίῳ ῥαγάδας ἁρμόζει καταχριομένη. πληροῖ τε τὰ ἕλκη. καὶ ἀνακαθαίρει σὺν μέλιτι. σὺν σταφίδι δὲ καὶ μέλιτι, ἄνθρακας καὶ σηπεδόνας περιχαράσσει. μίσγεται δὲ καὶ σήπτοις χρησίμως.

Περὶ πισσελαίου. κεφά. λβ.

Γίνεται δὲ καὶ πισσέλαιον ἐκ τῆς πίσσης, χωριζομένου τοῦ ὑδατώδους αὐτῆς. ἐφίσταται δὲ τοῦτο καθάπερ ὀρρὸς γάλακτι. καὶ ἐκλαμβάνεται δὲ ἐν τῇ ἑψήσει τῆς πίσσης, ὑπεραιωρουμένου ἐρίου καθαροῦ. ὅπερ ὅταν ἐκ τοῦ ἀναφερομένου ἀτμοῦ γένηται διάβροχον, ἐκθλίβεται εἰς ἀγγεῖον. καὶ τοῦτο γίνεται ἐφ' ὅσον ἂν χρόνον ἡ πίσσα ἑψῆται. ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ ὑγρὰ πίσσα. δασύνει δὲ καὶ ἀλωπεκίας καταπλασσόμενον μετὰ κριθίνου ἀλεύρου. θεραπεύει δὲ τοῦτο καὶ ἡ ὑγρὰ πίσσα. καὶ τὰ ὑπὸ τῶν κτηνῶν ἕλκη καὶ ψώρας ὑποχριομένη.

Περὶ λιγνύος τῆς ἐξ ὑγρᾶς πίσσης. κεφ. μγ

Γίνεται δὲ καὶ λιγνὺς τῆς ὑγρᾶς πίσσης οὕτως. εἰς λύχνον καινὸν ἐλλυχνιασμένον ἐνθεὶς τῆς πίσσης ἅπτου. καὶ πωμάσας τὸν λύχνον καινῷ ἀγγείῳ κεραμέῳ κλιβανοειδεῖ, ἄνωθεν μὲν περιφερεῖ καὶ στενῷ, κάτωθεν δὲ τρῆμα ἔχοντι καθάπερ οἱ κλίβανοι, ἔα καίεσθαι. ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον ὑγρὸν, ἄλλο ἐπίχει. ἕως ἂν αἰθαλώσῃς λιγνὺν αὐτάρκη. καὶ χρῶ. δύναμιν δὲ ἔχει δριμεῖαν καὶ στυπτικήν. χρηστέον δὲ αὐτῇ, εἰς τὰ καλλιβλέφαρα καὶ περιχριστά. καὶ τὰ ὑπονυμεμυδηκότα βλέφαρα τριχοφυῆσαι δεῖ. καὶ πρὸς ἀσθενέστερα καὶ μὴ δακρυρροοῦντα. ἔτι δὲ εἰς ἑλκώδη ὄμματα χρήσιμος.

Περὶ ξηρᾶς πίσσης. κεφ. μδ

Ἡ δὲ ξηρὰ πίσσα, ἑψομένης τῆς ὑγρᾶς γίνεται. καλεῖται δὲ αὐτὴ ὑπ' ἐνίων παλίμπισσα. γίνεται δὲ αὐτῆς ἡ μέν τις ἰξώδης, βοσκὰς καλουμένη. ἡ δὲ, ξηρά. ἔστι δὲ καλὴ ἡ καθαρὰ καὶ λιπαρά. εὐώδης τε καὶ ὑπόκιρρος καὶ ῥητινώδης. δύναμιν δὲ ἔχει θερμαντικὴν. μαλακτικὴν. πυοποιόν. διαφορητικὴν φυμάτων καὶ φυγέθλων. καὶ πληρωτικὴν ἑλκῶν. μίσγεται δὲ καὶ τραυματικοῖς χρησίμως.

Περὶ ζωπίσσης. κεφ. με

Ζώπισσαν δὲ οἱ μὲν, εἶπον τὴν ἐκ τῶν πλοίων ξυομένην ῥητίνην μετὰ τοῦ κηροῦ. καλουμένην ὑπ' ἐνίων ἀπόχυμα. οὖσαν διαχυτικὴν διὰ τὸ ἐν τῇ θαλάσσῃ βρέχεσθαι. οἱ δὲ, τὴν πιτυΐνην ῥητίνην οὕτως ὠνόμασαν.

Περὶ ἀσφάλτου. κεφ. μϛ.

Ἄσφαλτος διαφέρει ἡ ἰουδαϊκὴ τῆς λοιπῆς. ἔστι δὲ καλὴ ἡ πορφυροειδῶς στίλβουσα. εὔτονος τῇ ὀσμῇ καὶ βαρεῖα. ἡ δὲ μέλαινα καὶ ῥυπώδης, φαύλη. δολοῦται γὰρ πίσσης μισγομένης. γεννᾶται καὶ ἐν Φοινίκῃ. καὶ ἐν Σιδόνι. καὶ ἐν Βαβυλῶνι καὶ ἐν Ζακύνθῳ. γίνεται δὲ καὶ κατὰ τὴν Ἀκραγαντίνων χώραν τῆς Σικελίας, ὑγρὸν ἐπινηχόμενον ταῖς κρήναις. ᾧ χρῶνται εἰς τοὺς λύχνους ἀντὶ ἐλαίου. καλοῦντες αὐτὸ Σικελὸν ἔλαιον. πλανώμενοι. ἔστι γὰρ ἀσφάλτου ὑγρᾶς εἶδος.

Περὶ πισσασφάλτου. κεφ. μζ.

Καλεῖται δέ τις καὶ πισσάσφαλτος γεννωμένη ἐν Ἀπολλωνίᾳ τῇ ἐν Ἐπιδάμνῳ. ἥτις ἐκ τῶν Κεραυνίων ὀρῶν συγκαταφέρεται τῇ τοῦ ποταμοῦ ῥύμῃ. καὶ ἐκβράσσεται εἰς τὰς ᾐόνας. βωλοειδῶς συμπεπηγυῖα. ὄζουσα πίσσης μεμιγμένης ἀσφάλτῳ.

Περὶ νάφθας. κεφ. μη

Καλεῖται δέ τις καὶ νάφθα ὅπερ ἐστὶ τῆς Βαβυλωνίου ἀσφάλτου περιήθημα. τῷ χρώματι λευκόν. εὑρίσκεται δὲ καὶ μέλαν, δύναμιν ἔχον ἁρπακτικὴν τοῦ πυρός. ὥστε καὶ ἐκ διαστήματος ἁρπάζειν αὐτό. ὅπερ πρὸς ὑποχύσεις χρησιμεύει καὶ λευκώματα. δύναμιν δὲ ἔχει πᾶσα ἄσφαλτος, ἀφλέγμαντον. κολλητικὴν. διαφορητικὴν. μαλακτικὴν. ποιοῦσαν πρὸς πνίγας ὑστερικὰς καὶ προπτώσεις. προστιθεμένη καὶ ὀσφραινομένη καὶ ὑποθυμιωμένη. ἐλέγχει δὲ καὶ ἐπιληπτικοὺς ὑποθυμιαθεῖσα καθάπερ καὶ ὁ γαγάτης λίθος. πινομένη δὲ μετ' οἴνου καὶ καστορίου ἔμμηνα κινεῖ. καὶ βηξὶ χρονίαις καὶ ἀσθματικοῖς καὶ δυσπνοίαις βοηθεῖ. καὶ ἑρπετῶν δήγμασι. καὶ ἰσχίων πόνοις καὶ πλευρᾶς. δίδοται δὲ καὶ κοιλιακοῖς καταπότιον. καὶ θρόμβους αἵματος διαλύει σὺν ὄξει ποθεῖσα. ἐγκλύζεται καὶ τοῖς δυσεντερικοῖς σὺν πτισάνῃ τακεῖσα. καὶ κατάρρους ὑποθυμιωμένη θεραπεύει. καὶ ὀδονταλγήματα περιπλασθεῖσα πραΰνει. ἀνακολλᾷ δὲ καὶ τρίχας ἡ ξηρὰ διὰ μηλωτίδος. θερμανθεῖσα δὲ ἁρμόζει ποδαγρικοῖς καὶ ἀρθριτικοῖς

καὶ ληθαργικοῖς σὺν ὠμῇ λύσει ἢ κηρῷ ἢ νίτρῳ καταπλασθεῖσα. ἡ δὲ πιττάσφαλτος δύναται ὅσα πίσσα καὶ ἄσφαλτος μιγνύντα. Περὶ κυπαρίσσου. κεφ. ϟθ.

Κυπάρισσος στύφει καὶ ψύχει. ὅθεν τὰ φύλλα ποθέντα μετὰ γλυκέος καὶ σμύρνης ὀλίγης, κύστει ῥευματιζομένῃ καὶ δυσουρίαις βοηθεῖ. τὰ δὲ σφαιρία κοπέντα καὶ σὺν οἴνῳ πινόμενα, ἁρμόζει πρὸς αἵματος ἀναγωγὴν καὶ δυσεντερίαν καὶ κοιλίας ῥευματισμόν. ὀρθόπνοιαν. βῆχα. καὶ τὸ ἀφέψημα αὐτῶν τὸ αὐτὸ ποιεῖ. μαλάττει δὲ καὶ σκληρίας κοπέντα μετὰ σύκου. καὶ πολύποδας τοὺς ἐν μυκτῆρσιν ἰᾶται. ἐκβάλλει δὲ καὶ λεπριῶντας ὄνυχας, σὺν ὄξει καθεψηθέντα καὶ λεανθέντα μετὰ θέρμων. στέλλει δὲ καὶ ἐντεροκοίλας καταπλασθέντα. καὶ τὰ φύλλα δὲ τὰ αὐτὰ ποιεῖ. δοκεῖ δὲ καὶ κώνωπας διώκειν τὰ σφαιρία μετὰ τῆς κόμης θυμιαθέντα. τὰ δὲ φύλλα λεῖα καταπλαττόμενα, τραύματα κολλᾷ. ἔστι δὲ καὶ ἴσχαιμα. σὺν ὄξει δὲ λεωθέντα, τρίχας βάπτει. καταπλάττεται δὲ καθ' αὑτὰ καὶ σὺν ἀλφίτῳ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας. ἄνθρακας. καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς. κηρωτῇ δὲ μιγνύντα, στόμαχον κρατύνει ἐπιτιθέμενα.

Περὶ ἀρκευθίδος μικρᾶς. κεφ. ρ.

Ἀρκευθὶς μικρά. οἱ δὲ, ἀρκευθίδα. οἱ δὲ, μνησίθεος. ἢ δὲ ἀκατάλιδα. ἄφροι ζουοελνοί. πετ. αἰγύπτιοι λιβιούμ. ῥωμαῖοι ἰουνίπερουμ. γάλλοι ἰουπικέλλους. ἔστιν ἀρκευθὶς ἡ μὲν, μικρά. ἡ δὲ, μεγάλη. δριμεῖαι δὲ ἀμφότεραι. διουρητικαὶ καὶ θερμαντικαί. θυμιώμεναί τε θηρία διώκουσιν. ὁ δὲ καρπὸς αὐτῶν, ὁ μέν τις καρύου μέγεθος εὑρίσκεται. ὁ δὲ, καρύου ποντικοῦ ἴσος. στρογγύλος τε καὶ εὐώδης καὶ γλυκὺς ἐν τῷ διαμασᾶσθαι. καὶ ὑπόπικρος. ἀρκευθὶς καλούμενος. θερμαντικὸς μετρίως καὶ στυπτικός. εὐστόμαχος. ποιῶν πρὸς τὰ ἐν θώρακι καὶ βῆχας καὶ πνευματώσεις καὶ στρόφους καὶ θηρία πινόμενος. ἔστι δὲ καὶ οὐρητικός. ὅθεν καὶ σπάσμασι καὶ ῥήγμασι καὶ ὑστερικαῖς πνιγομέναις ἁρμόζει. φύλλα δὲ ἔχει δριμέα. διὸ καὶ καταπλασσόμενα καὶ πινόμενα καὶ αὐτὰ καὶ ὁ χυλὸς αὐτῶν μετ' οἴνου, ποιεῖ πρὸς ἐχιοδήκτους. ὁ δὲ φλοιὸς καυθεὶς καὶ μετὰ ὕδατος καταχρισθείς, λέπρας ἀφίστησι. τὸ δὲ ῥίνημα τοῦ ξύλου καταποθὲν, ἀναιρεῖ. Περὶ ἀρκευθίδος μεγάλης. κεφ. ρα.

Ἀρκευθὶς μεγάλη. οἱ δὲ, κυπάρισσος ἀγρία. οἱ δὲ, μνησίθεος. οἱ δὲ, ἀκατέρα. ῥωμαῖοι ἰουνίπερουμ. ἔστι καὶ αὕτη γνώριμος τοῖς πλείστοις. ἐμφερὴς κυπαρίσσῳ. γεννωμένη ἐν τραχέσι καὶ παραθαλασσίοις τόποις ὡς ἐπὶ τὸ πλεῖστον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ προειρημένῃ.

Περὶ βράθυος. κεφά. ρβ.

Βράθυ. οἱ δὲ βάρυτον. οἱ δὲ, βάρον. ῥωμαῖοι ἕρβα σαβίνα. ἔστι δὲ τοῦ γένους εἴδη δύο. τὸ μὲν γὰρ αὐτοῦ ἐστι τοῖς φύλλοις ὅμοιον κυπαρίσσῳ. ἀκανθωδέστερον δὲ καὶ βαρύοσμον. δριμύ. πυρωτικόν. κολοβὸν δὲ τὸ δένδρον καὶ εἰς πλάτος μᾶλλον χεόμενον. χρῶνται δέ τινες τοῖς φύλλοις ἀντὶ θυμιάματος. τὸ δὲ ἕτερον μυρίκῃ τοῖς φύλλοις ὅμοιον. ἀμφοτέρων δὲ τὰ φύλλα ἵστησι νομάς. καὶ φλεγμονὰς καταπλαττόμενα πραΰνει. ἀποκαθαίρει τε μελανίας σὺν μέλιτι καταπλασσόμενα. καὶ τὰς ῥυπαρίας καὶ ἄνθρακας περιρρύπτει σὺν οἴνῳ ποθέντα. καὶ αἷμα δι' οὔρων ἄγει. ἔμβρυά τε κατασπᾷ. προστεθέντα δὲ καὶ ὑποθυμιαθέντα, τὸ αὐτὸ ποιεῖ. μίγνυται δὲ καὶ τοῖς θερμαντικοῖς χρίσμασιν. ἰδίως δὲ τῷ γλευκίνῳ.

Περὶ κέδρου. κεφά. ργ.

Κέδρος, δένδρον ἐστὶ μέγα. ἐξ οὗ ἡ λεγομένη κεδρία συνάγεται. καρπὸν δὲ ἔχει ὥσπερ ἡ ἀρκευθος. φέρουσα μέγεθος μύρτου περιφερῆ.

Περὶ κεδρίας. κεφά. ρδʹ.

Τῆς δὲ κεδρίας ἀρίστη ἡ παχεῖα καὶ διαυγὴς εὔτονος τῇ ὀσμῇ. ἀποχεομένη δὲ κατὰ σταλαγμοὺς ἐπιδιδαμένουσα καὶ μὴ διαχεομένη. δύναμιν δὲ ἔχει σηπτικὴν μὲν τῶν ἐμψύχων. φυλακτικὴν δὲ τῶν νεκρῶν σωμάτων. ὅθεν καὶ νεκροῦ ζωήν τινες αὐτὴν ἐκάλεσαν. καὶ ἱμάτια δὲ καὶ δέρματα φθείρει διὰ τὸ θερμαίνειν ἐπιτεταμένως καὶ ξηραίνειν. εὔθετεῖ δὲ εἴς τε τὰ ὀφθαλμικὰ ὀξυδερκὴς οὖσα ἐγχριομένη. καὶ λευκώματα καὶ οὐλὰς σμήχει. σὺν ὄξει διακλυζομένη, σκώληκας τοὺς ἐν ὠσὶ κτείνει. ἤχους τε καὶ συριγμοὺς παύει σὺν ὑσσώπου ἀφεψήματι ἐγχεομένη. εἴς τε ἐμβρώματα ὀδόντων ἐνσταλαγεῖσα, θραύει μὲν τὸν ὀδόντα. παύει δὲ τὴν ἀλγηδόνα. σὺν ὄξει δὲ διακλυζομένη τὸ αὐτὸ ποιεῖ. περιχρισθεῖσα δὲ αἰδοίῳ πρὸ τῆς συνουσίας, ἀτόκιον ὑπάρχει. συναγχικῶν τε περιχριομένη καὶ παρισθμίων φλεγμοναῖς βοηθεῖ. φθειράς τε καὶ κονίδας φθείρει περιχρισθεῖσα. κεράστου δὲ δήγμασι σὺν ἁλσὶ καταπλασσομένη, ἀρήγει. πρός τε λαγὼ θαλασσίου πόσιν, σὺν γλυκεῖ λαμβανομένη βοηθεῖ. ὠφελεῖ καὶ ἐλεφαντιῶντας ἐκλειχομένη ἢ περιχριομένη. καθαίρει καὶ τὰ ἐν πνεύμονι ἕλκη. καὶ ἰᾶται ὅσον κύαθος ῥοφουμένη. σκώληκάς τε καὶ ἀσκαρίδας ἐγκλυζομένη φθείρει καὶ ἔμβρυα κατασπᾷ. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτῆς χωριζόμενον ἀπὸ τῆς κεδρίας δι᾽ ἐρίου ὑπεραιωρουμένου ἐν τῇ ἑψήσει ὡς ἐπὶ τῆς πίσσης. ποιεῖ πρὸς ὅσα καὶ ἡ κεδρία. θεραπεύει δὲ τὸ ἔλαιον ἰδίως καὶ τὰς περὶ τῶν τετραπόδων ψώρας καὶ κυνῶν καὶ βοῶν ἀνδρικῶς καταχριόμενον. καὶ τοὺς ἐπ᾽ αὐτῶν κρότωνας φθείρει. καὶ τοὺς ἐπὶ τῇ κουρᾷ γινομένας ἑλκώσεις αὐτῶν ἐπουλοῖ.

Περὶ κεδρίδων. Κεφά. ρεʹ.

Κεδρίδες δὲ καλοῦνται οἱ ἐξ αὐτῆς καρποί. δύναμιν δὲ ἔχουσι θερμαντικὴν. κακοστόμαχον. βοηθοῦσι δὲ βηξί. σπάσμασι. ῥήγμασι. στραγγουρίαις. καὶ ἔμμηνα ἄγουσι μετὰ πεπέρεως λείου πινόμεναι. καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν σὺν οἴνῳ λαμβάνονται. διώκουσι καὶ θηρία χριομένου τοῦ σώματος σὺν ἐλαφείῳ στέατι ἢ μυελῷ. μίσγονται δὲ καὶ ἀντιδότοις. τὴν δὲ λιγνὺν συνακτέον αὐτῆς ὥσπερ τὴν τῆς πίσσης. δύναμιν ἔχουσαν τὴν αὐτὴν ἐκείνῃ.

Περὶ δάφνης. Κεφά. ρϛʹ.

Δάφνη. ἡ μέν τίς ἐστι λεπτόφυλλος. ἡ δὲ, πλατυτέρα. θερμαντικαὶ δὲ ἀμφότεραι καὶ μαλακτικαί. ὅθεν τὸ ἀφέψημα αὐτῶν εἰς ἐγκαθίσματα τὰ περὶ μήτραν καὶ κύστιν ἁρμόζει. τὰ δὲ χλωρὰ τῶν φύλλων, ἠρέμα ὑποστύφει. ὠφελεῖ δὲ λεῖα καταπλασθέντα, σφηκῶν καὶ μελιττῶν πληγάς. δύναται δὲ καὶ πᾶσαν φλεγμονὴν πραΰνειν σὺν ἀλφίτῳ καὶ ἄρτῳ καταπλασθέντα. ποθέντα δὲ πραΰνει τὸν στόμαχον. καὶ ἐμέτους κινεῖ.

Περὶ δαφνίδων Κεφά. ρζʹ.

Αἱ δὲ δαφνίδες θερμαντικώτεραι τῶν φύλλων εἰσί. ποιοῦσιν οὖν ἐκλειχόμεναι μέλιτι ἢ γλυκεῖ, πρὸς φθίσιν καὶ ὀρθόπνοιαν καὶ τοὺς περὶ θώρακα ῥευματισμούς. πίνονται δὲ σὺν οἴνῳ πρὸς σκορπιοπλήκτους. καὶ ἀλφοὺς δὲ σμήχουσι. τὸ δὲ πίεσμα αὐτῶν, ὠταλγίαις καὶ δυσηκοΐαις βοηθεῖ. σὺν οἴνῳ παλαιῷ καὶ ῥοδίνῳ ἐγχεόμενον. μίσγονται καὶ ἀκόποις καὶ συγχρίσμασι θερμαντικοῖς καὶ διαφορητικοῖς. ὁ δὲ φλοιὸς τῆς ῥίζης αὐτῶν, λίθους θρύπτει. καὶ ἔμβρυα κτείνει. καὶ ἡπατικοὺς ὠφελεῖ. τριωβόλου πλῆθος σὺν οἴνῳ εὐώδει πινόμενος,

Περὶ πλατάνου. Κεφά. ρηʹ.

Πλατάνου τὰ τρυφερὰ τῶν φύλλων ἑψηθέντα ἐν οἴνῳ καὶ καταπλασθέντα, στέλλει ῥευματο-

(φθαλ

μῶν. κουφίζει δὲ καὶ τὰ οἰδήματα καὶ φλεγμονάς. ὁ δὲ φλοιὸς ἑψηθεὶς ἐν ὄξει, ὀδονταλγίας ἐστὶ διάκλυσμα. τὰ δὲ σφαιρία χλωρὰ σὺν οἴνῳ ποθέντα, ἑρπετοδήκτοις βοηθεῖ. ἀναληφθέντα δὲ στέατι, πυρίκαυστα θεραπεύει. ὁ δὲ χυλὸς τῶν φύλλων καὶ τῶν σφαιρίων, ἀκοὴν καὶ ὄψιν ἐμπεσὼν, λυμαίνεται.

Περὶ μελίας κεφά, ρθ'.

Μελία δένδρον ἐστὶ γνώριμον. οὗ τῶν φύλλων ὁ χυλὸς καὶ αὐτὰ σὺν οἴνῳ πινόμενα, καὶ καταπλασσόμενα ἐχιοδήκτοις βοηθεῖ. ὁ δὲ φλοιὸς καεὶς καὶ καταχρισθεὶς μεθ' ὕδατος, λέπρας ἀφίστησι. τὰ δὲ τορνεύματα τοῦ ξύλου ποθέντα, φασὶν ἀναιρετικὰ εἶναι.

Περὶ λεύκης Κεφά, ρι.

Λεύκης τοῦ δένδρου ὁ φλοιὸς ποθεὶς ὅσον οὐγγία μία πλῆθος, ἰσχιαδικοὺς ὠφελεῖ καὶ στραγγουρίας. ἱστορεῖται δὲ καὶ ἄγονος εἶναι, ποθεὶς μετὰ ἡμιόνου νεφροῦ. καὶ τὰ φύλλα δὲ πινόμενα μετὰ κάθαρσιν σὺν οἴνῳ, τὸ αὐτὸ δρᾶν λέγεται. ὠφελεῖ καὶ ὠταλγίας ὁ χυλὸς τῶν φύλλων χλιαρῶς ἐνσταζόμενος. τὰ δὲ κατὰ τὴν ἐκβλάστησιν τῶν φύλλων σφαιρία λεῖα μετὰ μέλιτος ἐγχριόμενα, ἀμβλυωπίας θεραπεύει. ἔνιοι δὲ ἱστοροῦσι τὸν φλοιὸν τῆς λεύκης καὶ τῆς αἰγείρου τμηθέντα εἰς λεπτὰ μεγέθη καὶ σπαρέντα πρασιαῖς κεκοπρισμέναις, ἐν παντὶ καιρῷ μύκητας ἐδωδίμους φύειν.

Περὶ μάκερος. κεφά. ρια.

Μάκερ, φλοιός ἐστι κομιζόμενος ἐκ τῆς βαρβάρου, ὑπόξανθος, παχὺς, στύφων ἱκανῶς κατὰ τὴν γεῦσιν. πίνεται δὲ πρὸς αἵματος πτύσιν καὶ δυσεντερίας καὶ κοιλίας ῥευματισμόν.

Περὶ πτελέας. κεφά. ριβ'.

Πτελέας τὰ φύλλα καὶ οἱ ἀκρέμονες καὶ ὁ φλοιὸς στυπτικά. ποιεῖ δὲ τὰ φύλλα πρὸς λέπραν λεῖα σὺν ὄξει ἐπιπλαττόμενα. καὶ τραύματα κολλᾷ. μᾶλλον δὲ ὁ φλοιὸς ἀντὶ ἐπιδέσμου περιειλούμενος. ἔστι γὰρ ἱμαντώδης. ὁ δὲ παχύτερος φλοιὸς σὺν οἴνῳ ἢ ὕδατι ψυχρῷ ποθεὶς ὅσον οὐγγίας α. πλῆθος, ἄγει φλέγμα. καὶ τὸ ἀφέψημα δὲ τῶν φύλλων ἢ τοῦ φλοιοῦ τῶν ῥιζῶν καταντλούμενον, κάταγμα πωροῖ τάχιον. τὸ δὲ ἐν ταῖς φύσαις κατὰ τὴν πρώτην ἐκβλάστησιν εὑρισκόμενον ὑγρὸν, στιλβεῖ πρόσωπον ἐπιχριόμενον. ξηραινόμενον δὲ τὸ ὑγρὸν τοῦτο, ἀναλύεται εἰς θηρία κωνωποειδῆ. λαχανεύεται δὲ τὰ πρόσφατα τῶν φύλλων εἰς προσοψήματα.

Περὶ σαπρότητος ξύλων. κεφ. ριγ'.

Ἡ δὲ ἀπὸ τῶν παλαιῶν ξύλων καὶ πρέμνων σαπρία συνισταμένη, ὥσπερ ἄλευρον καταπλασσομένη, ἀνακαθαίρει καὶ ἀπουλοῖ ἕλκη. τὰ δὲ ἑρπυστικὰ ἐπέχει. σὺν ἴσῳ ἀνίσῳ φυραθεῖσα καὶ οἴνῳ, ἐν ὀθόναις τε καθεῖσα καὶ λεία καταπλασσομένη.

Περὶ αἰγείρου. κεφά. ριδ'.

Αἴγειρος. τούτου τὰ φύλλα μετ' ὄξους καταπλαττόμενα, ποδαγρικὰς ὀδύνας ὠφελεῖ. ἡ δὲ ἐξ αὐτῆς ῥητίνη μίγνυται μαλάγμασιν. ὁ καρπὸς δὲ μετὰ ὄξους πινόμενος, ἐπιληπτικοὺς ὠφελεῖ. ἱστορεῖται δὲ ὅτι τὸ ἐξ αὐτῶν δάκρυον κατὰ τὸν ἠριδανὸν ποταμὸν καταχεόμενον, πήγνυται καὶ γίνεται τὸ καλούμενον ἤλεκτρον. ὑπ' ἐνίων δὲ χρυσοφόρον. εὐῶδες ἐν τῇ παρατρίψει καὶ χρυσοειδὲς τῷ χρώματι. ὅπερ πινόμενον λεῖον, στομάχου καὶ κοιλίας ῥεῦμα ἵστησι.

Περὶ καλάμου. Κεφά. ριε'.

Καλάμων δὲ ὁ μέν τις καλεῖται ναστός. ἐξ οὗ τὰ βέλη γίνεται. ὁ δέ τις θῆλυς. ἐξ οὗ αἱ γλῶτται τοῖς αὐλοῖς κατασκευάζονται. ἄλλος δὲ συριγγίας πολύσαρκος, πυκνογόνατος. εἰς βιβλιογραφίαν ἐπιτήδειος. ὁ δέ τις παχὺς καὶ κοῖλος παρὰ ποταμοῖς φυόμενος, ὃς καὶ δόναξ καλεῖται.

ὑπό

ὑπό τινων δὲ κύπριος. καὶ ἕτερος φραγμίτης. ὑπόλεπτος. λευκός. πᾶσι γνώριμος. οὗ ἡ ῥίζα καταπλασθεῖσα λεία, καὶ καθ᾽ αὑτὴν καὶ σὺν βολβοῖς, ἐπισπᾶται σκόλοπας καὶ ἀκίδας. σὺν ὄξει δὲ στρέμματα καὶ ὀσφύος ἀλγήματα παρηγορεῖ. τὰ δὲ φύλλα χλωρὰ κοπέντα καὶ ἐπιτεθέντα ἐρυσιπέλατά τε καὶ τὰς ἄλλας φλεγμονὰς ἰᾶται. ὁ δὲ φλοιὸς ἀλωπεκίας θεραπεύει καεὶς καὶ μετ᾽ ὄξους καταπλασθείς. ἡ δὲ ἀνθήλη τῶν καλάμων ἐμπεσοῦσα εἰς τὰς ἀκοάς, κωφωσιν ἐργάζεται. δύναται δὲ τὰ αὐτὰ καὶ ὁ κύπριος λεγόμενος κάλαμος ποιεῖν. Περὶ παπύρου. κεφ. ριϛ.

Πάπυρος γνώριμός ἐστι πᾶσιν. ἀφ᾽ ἧς ὁ χάρτης κατασκευάζεται. εὐχρηστεῖ δὲ πρὸς τὴν ἰατρικὴν χρῆσιν. πρὸς ἀναστόμωσιν συρίγγων σκευασθεῖσα διάβροχος, περιειλημμένη λίνῳ ἄχρι ξηρασίας. τεινομένη γὰρ καὶ καθιεμένη, ἐμπίπλαται ὑγρασίας. καὶ ἐξοιδοῦσα διανοίγει τὰς σύριγγας. ἔχει δέ τι ἡ ῥίζα αὐτῆς καὶ τρόφιμον. διαμασώμενοι γοῦν αὐτὴν οἱ ἐν Αἰγύπτῳ, ἀποχυλίζουσιν ἐκπτύοντες τὸ διαμάσημα. χρῶνται δὲ καὶ ἀντὶ ξύλων αὐταῖς. ἡ δὲ κεκαυμένη πάπυρος ἄχρι τεφρώσεως δύναται νομὰς ἐπέχειν τὰς ἐν στόματι καὶ παντὶ μέρει. βέλτιον δὲ ὁ χάρτης καεὶς δρᾷ τὸ τοιοῦτον. Περὶ μυρίκης κεφ. ριζ.

Μυρίκη δένδρον ἐστὶ γνώριμον παρὰ λίμναις καὶ τοῖς στασίμοις ὕδασι φυόμενον. καρπὸν ὥσπερ ἄνθος φέρουσα βρυώδη κατὰ τὴν σύστασιν. γίνεται δέ τις ἐν Αἰγύπτῳ καὶ Συρίᾳ ἥμερος κατὰ τὰ ἄλλα, ὁμοία τῇ ἀγρίᾳ. καρπὸν φέρουσα ἐμφερῆ κηκῖδι. ἄνω μάλιστα στύφοντα κατὰ τὴν γεῦσιν. ἁρμόζοντά τε ἀντὶ κηκῖδος εἰς τὰ στοματικὰ καὶ ὀφθαλμικά. καὶ πρὸς αἵματος ἀναπτύσεις ἐν ποτῷ. καὶ κοιλιακοῖς καὶ ῥοϊκαῖς γυναιξίν. ἰκτερικοῖς τε καὶ φαλαγγιοδήκτοις. οἰδήματά τε στέλλει καταπλασθείς. καὶ ὁ φλοιὸς δὲ τὰ αὐτὰ ποιεῖ τῷ καρπῷ. τῶν δὲ φύλλων τὸ ἀφέψημα σὺν οἴνῳ ποθὲν, σπλῆνα τήκει. καὶ ὀδονταλγίαις βοηθεῖ διακλυζόμενον. ἐγκάθισμά τε ῥοϊκαῖς. καὶ περίχυμα τοῖς φθεῖρας καὶ κόνιδας γεννῶσιν ἐπιτήδειον. καὶ ἡ ἀπὸ τῶν ξύλων τέφρα προστεθεῖσα, ῥύσιν ἐκ μήτρας στέλλει. κατασκευάζουσι δὲ ἔνιοι καὶ κυλίκας ἐκ τοῦ πρέμνου. αἷς ἐπὶ τῶν σπληνικῶν χρῶνται ἀντὶ ποτηρίων. ὡς τοῦ δι᾽ αὐτῶν πόματος ὠφελοῦντος. Περὶ ἐρείκης κεφ. ριη.

Ἐρείκη δένδρον ἐστὶ θαμνῶδες ὅμοιον μυρίκῃ, μικρότερον δὲ πολλῷ. οὗ τῷ ἄνθει μέλισσαι χρώμεναι, μέλι ἐργάζονται οὐ σπουδαῖον. ταύτης ἡ κόμη καὶ τὸ ἄνθος καταπλασσόμενα, ἑρπετῶν δήγματα ἰᾶται. Περὶ ἀκακαλίδος. κεφ. ριθ.

Ἀκακαλὶς θάμνου καρπός ἐστι γεννωμένου ἐν Αἰγύπτῳ. ἐοικὼς κατά τι τῷ τῆς μυρίκης καρπῷ. οὗ τὸ ἀπόβρεγμα μίσγονται κολλυρίοις τοῖς πρὸς ὀξυδορκίαν ἁρμόζουσιν.

Περὶ ῥάμνου. κεφ. ρκ.

Ῥάμνος· οἱ δὲ προσεφόνιον. οἱ δὲ λευκάκανθα. Ῥωμαῖοι σπίνα ἄλβα. οἱ δὲ σπίνα κερβάλις. Ἄφροι ἀτάδιμ. Ῥάμνος θάμνος ἐστὶ περὶ φραγμοὺς φυόμενος ῥάβδους ἔχων ὀρθὰς καὶ ἀκάνθας ὥσπερ ἡ ὀξυάκανθα. φύλλα μικρά. ὑπομήκη. ὑπολίπαρα. μαλακά. ἔστι δὲ καὶ ἑτέρα λευκοτέρα. καὶ τρίτη μελάντερα ἔχουσα τὰ φύλλα καὶ πλατύτερα σὺν τῷ ἠρέμα ἐρυθραίνεσθαι. ῥάβδους μακρὰς πηχυαίας πέντε. μᾶλλον ἀκανθώδεις. ἧττον δὲ στερεὰς καὶ ἐπιπόνους ἔχει τὰς ἀκάνθας. καρπὸς δὲ πλατύς. λευκός. λεπτὸς ὡς θυλακώδης. ἐοικὼς ἀσφοδέλῳ. ποιεῖ δὲ πασῶν τὰ φύλλα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας καταπλασσόμενα. λέγεται δὲ καὶ κλῶνας αὐτῆς θύραις ἢ θυρίσι προστεθέντας, ἀποκρούειν τὰς τῶν φαρμάκων κακουργίας.

Περὶ ἀλίμου. κεφ. ρμα.

Ἄλιμος· οἱ δὲ δαμασώνιον· οἱ δὲ, ἔρυμον· οἱ δὲ, βρεττανική· οἱ δὲ ῥαβδίον· οἱ δὲ, βασίλειον· προφῆται ἑρμοῦ βάσις· ὁμοίως σαυψοῖς· οἱ δὲ, ὀστειδος διάδημα· οἱ δὲ, ἡλυσέφανος· οἱ δὲ, ἱερὸς καυλός· Πυθαγόρας αὐθήνορος· αἰγύπτιοι ἀσουτιρί, οἱ δὲ ἄσφη· οἱ δὲ, ἀσταλσεί· οἱ δὲ, ἀσαειφή· ῥωμαῖοι ἀλβούκιουμ· οἱ δὲ ἀμπελούκιαμ· ἄλιμος· θάμνος ἐστὶ φραγμίτης· ὅμοιος ῥάμνῳ· οὐκ ἔχων ἀκάνθας· φύλλα δὲ ἐλαίας παραπλήσια· πλατύτερα μέντοι. φύεται ἐν παραθαλασσίοις καὶ φραγμοῖς· λαχανεύεται δὲ αὐτῆς τὰ φύλλα ἑψόμενα εἰς βρῶσιν· τῆς δὲ ῥίζης < α ὁλκὴ ποθεῖσα σὺν μελικράτῳ, σπάσματα ῥήγματα καὶ στρόφους πραΰνει· καὶ γάλα κατασπᾷ.

Περὶ παλιούρου. κεφ. ρκβ.

Παλίουρος γνώριμός ἐστι θάμνος, ἀκανθώδης· στερεός· οὗ τὸ σπέρμα λιπαρὸν καὶ λισυνῶδες εὑρίσκεται· ὅπερ πινόμενον βηξὶν ἀρήγει· καὶ τοὺς ἐν κύστει λίθους θρύπτει· καὶ πρὸς ἑρπετῶν δήγματα ποιεῖ· τὰ δὲ φύλλα καὶ ἡ ῥίζα στυπτικά· ὧν τὸ ἀφέψημα ποθὲν, κοιλίαν ἵστησιν· οὖρά τε ἄγει· καὶ θανασίμοις καὶ θηριοδήκτοις βοηθεῖ· διαφορεῖ δὲ πάντα τὰ πρόσφατα φύματα καὶ οἰδήματα ἡ ῥίζα, λεία ἐπιπλασθεῖσα.

Περὶ ὀξυακάνθης. κεφ. ρκγ.

Ὀξυάκανθα· οἱ δὲ, πυρίναν· οἱ δὲ· πιτυάνθην καλοῦσι· δένδρον ἐστὶ παραπλήσιον ἀχράδι· μικρότερον δὲ καὶ ἀκανθῶδες ἅμα· καρπὸν δὲ φέρει μύρτῳ ἐμφερῆ· ἁδρόν· ἐρυθρόν· εὔθρυπτον· ἔνδοθεν πυρῆνα ἔχοντα· ῥίζαν πολυσχιδῆ καὶ βαθεῖαν· τούτου ὁ καρπὸς διάρροιαν ἵστησι· καὶ ῥοῦν γυναικεῖον πινόμενος καὶ ἐσθιόμενος· ἡ δὲ ῥίζα καταπλασθεῖσα λεία, σκόλοπας καὶ ἀκίδας ἐπισπᾶται· ἱστορεῖται δὲ δύνασθαι τὴν ῥίζαν, καὶ ἐκτρωσμοὺς ἐργάζεσθαι τῆς κοιλίας· ἠσυχῆ τρὶς πληχθείσης ἢ χρισθείσης.

Περὶ κυνοσβάτου. κεφ. ρκδ.

Κυνόσβατον· οἱ δὲ, ὀξυάκανθαν καλοῦσι· θάμνος ἐστὶ βάτου πολλῷ μείζων· δενδρώδης· φύλλα φέρει πολλῷ πλατύτερα μυρσίνης· ἀκάνθας δὲ περὶ ταῖς ῥάβδοις ἰσχυράς· ἄνθος λευκόν· καρπὸν ἐπιμήκη· πυρῆνι ἐλαίας ἐοικότα· ἐν τῷ πεπαίνεσθαι πυρρόν· τὸ δὲ ἐντὸς ἐριῶδες· ἵστησι δὲ κοιλίαν ὁ καρπὸς ξηρός· δίχα τοῦ ἐν αὐτῷ ἐριώδους· κακωτικὸν γὰρ τῆς ἀρτηρίας τοῦτο, ἀποζεννύμενον ἐν οἴνῳ καὶ πινόμενον.

Περὶ κύπρου. κεφ. ρκε.

Κύπρος δένδρον ἐστὶ περὶ ταῖς ῥάβδοις φύλλα ἔχον ἐλαίας παραπλήσια· πλατύτερα δὲ καὶ μαλακώτερα καὶ χλωρότερα· ἄνθη λευκὰ βρυώδη· εὐώδη· σπέρμα μέλαν· ὅμοιον τῷ τῆς ἀκτῆς· γεννᾶται δὲ ἀρίστη ἐν τῇ ἀσκάλωνι καὶ κανώπῃ· δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν· ὅθεν διαμασηθέντα ἄφθας ἰᾶται· καὶ τὰς ἄλλας πυρώδεις φλεγμονὰς καταπλασθέντα ὠφελεῖ· καὶ ἄνθρακας· τὸ δὲ ἀφέψημα αὐτῶν, πυρικαύτων κατάντλημα· ξανθίζει δὲ καὶ τρίχας, στρουθίου χυλῷ τὰ φύλλα λεῖα βραχέντα καὶ ἐγχρισθέντα· τὸ δὲ ἄνθος ἐπιπλασθὲν τῷ μετώπῳ λεῖον μετ᾽ ὄξους, κεφαλαλγίας παύει· τὸ δὲ σκευαζόμενον ἐξ αὐτοῦ χρῖσμα κύπρινον, θερμαντικὸν γίνεται καὶ μαλακτικὸν νεύρων, ἐν τῷ προλαμβάνειν πυρετικὰ μίγματα.

Περὶ φιλλυρέας. κεφ. ρκϛ.

Φιλλυρέα δένδρον ἐστὶν ὅμοιον κύπρῳ κατὰ μέγεθος· φύλλα δὲ ἐλαίας ὅμοια· πλατύτερα δὲ καὶ μελάντερα· καρπὸν δὲ ἔχει σχίνῳ ἐμφερῆ· μέλανα· ὑπόγλυκυν· ὡς ἐν βότρυσι κείμενον· ἐν τραχέσι δὲ τόποις γεννᾶται· ταύτης τὰ φύλλα στύφει ὡς ἀγριελαία· ποιοῦνται πρὸς τὰ στύψεως δεόμενα· μάλιστα τοῖς ἐν στομίοις ἕλκεσι διαμάσημα καὶ διά-

κλυσμα

κλυσμα τὸ ἀφέψημα. καὶ πινόμενον δὲ οὖρα καὶ ἔμμηνα ἄγει.

Περὶ κίσου. κεφ. ρκζ.

Κίσος. ὃν ἔνιοι κίθαρον ἢ κίσσαρον καλοῦσι. θάμνος ἐστὶν ἐν πετρώδεσι τόποις φυόμενος, πολύκλαδος. φυλλώδης. οὐχ ὑψηλός. φύλλα ἔχων περιφερῆ. στρυφνά. δασέα. ἀνθηρὸς περὶ ῥοιᾶς· ὧν ἡ τοῦ θήλεος λευκά. δύναμιν δὲ ἔχει στυπτικήν. ὅθεν τὰ ἄνθη πινόμενα, δὶς τῆς ἡμέρας ἐν οἴνῳ αὐστηρῷ, δυσεντερίαις ἁρμόζει. καθ' αὑτὰ δὲ καταπλασθέντα, νομὰς ἐφίστησι. σὺν κηρωτῇ δὲ πυρίκαυστα καὶ παλαιὰ ἕλκη ἰᾶται.

Περὶ ὑποκιστίδος. κεφ. ρκη.

Φύεται δὲ παρὰ τὰς ῥίζας τοῦ κίσου ἡ λεγομένη ὑποκιστίς. ὑπ' ἐνίων δὲ ῥόβεθρον ἢ κύτινον καλουμένη. ὁμοιοῦν τι κυτίνῳ ῥοιᾶς. καὶ τὸ μὲν, αὐτοῦ κιρρόν. τὸ δέ, χλωρόν. τὸ δέ, λευκόν. ὅπερ χυλίζεται ὥσπερ ἡ ἀκακία. ἔνιοι δὲ ξηράναντες αὐτὴν καὶ θλάσαντες, βρέχουσί τε καὶ ἕψουσι. καὶ τὰ ἄλλα ποιοῦσιν, ὥσπερ ἐπὶ τοῦ λυκίου. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ ἀκακίᾳ. στυπτικωτέραν δὲ καὶ ξηραντικωτέραν. ποιοῦσαν πρὸς κοιλιακούς. δυσεντερικούς. αἱμοπτοϊκούς. ῥοῦν γυναικεῖον πινομένη καὶ ἐνιεμένη.

Περὶ λαδάνου. κεφ. ρκθ.

Ἔστι δὲ καὶ ἕτερον εἶδος κίσου. καλούμενον ὑπ' ἐνίων λῆδον. θάμνος κατὰ τὰ αὐτὰ φυόμενος τῷ κίσῳ. μακρότερα δὲ τὰ φύλλα ἔχει καὶ μελάντερα. λιπαρίας τινὰς κατὰ τὸ ἔαρ ὑποσπώμενα. ὧν φύλλων ἡ δύναμις στυπτικὴ καθέστηκε. ποιοῦσα πρὸς ὅσα καὶ ὁ κίσος. γίνεται δὲ ἐξ αὐτοῦ τὸ λεγόμενον λάδανον. τὰ φύλλα γὰρ αὐτοῦ νεμόμεναι αἱ αἶγες καὶ οἱ τράγοι, τὴν λιπαρίαν ἀναλαμβάνουσι τῷ πώγωνι συνωείμως. καὶ τοῖς μηροῖς προσπλαττομένην διὰ τὸ τυγχάνειν ἰξώδη. ἣν ἀφαιροῦντες ὑλίζουσι. καὶ ἀποτίθενται ἀναπλάσσοντες μαγίδας. ἔνιοι δὲ καὶ σχοινία ἐπισύρουσι τοῖς θάμνοις. καὶ τὸ προσπλασθὲν αὐτοῖς λίπος ἀποξύσαντες ἀναπλάσσουσι. κράτιστον δέ ἐστιν αὐτοῦ τὸ εὐῶδες. ὑπόχλωρον. εὐμάλακτον. λιπαρόν. ἀμέτοχον ἄμμου ἢ ψαφαρίας. ῥητινῶδες. τοιοῦτον δέ ἐστι τὸ ἐν Κύπρῳ γεννώμενον. τὸ μέντοι ἀραβικὸν καὶ λιβυκὸν εὐτελέστερον. δύναμιν δὲ ἔχει στυπτικήν. θερμαντικήν. μαλακτικήν. ἀναστομωτικήν. ἵστησι δὲ τὰς ῥεούσας τρίχας, μιγνύμενον οἴνῳ καὶ σμύρνῃ καὶ μυρσίνῳ ἐλαίῳ. οὐλάς τε εὐπρεπεστέρας ποιεῖ μετ' οἴνου καταχριόμενον. καὶ ὠταλγίας μεθ' ὑδρομέλιτος, ἢ ῥοδίνου ἐγχεόμενον θεραπεύει. ὑποθυμιᾶται δὲ καὶ πρὸς δευτέρων ἐκβολάς. καὶ σκληρίας θεραπεύει τὰς ἐν μήτρᾳ. ἐν πεσσῷ μιγνύμενον. καὶ ταῖς ἀνωδύνοις καὶ βηχικαῖς καὶ μαλάγμασι χρησίμως μίγνυνται. κοιλίαν τε ἵστησι σὺν οἴνῳ παλαιῷ ποθέν. ἔστι δὲ καὶ οὐρητικόν.

Περὶ ἐβένου. κεφ. ρλ.

Ἔβενος κρατίστη ἡ αἰθιοπική. καὶ μέλαινα. καὶ μὴ ἔχουσα κτηδόνας. ἐμφερής, κέρατι εἰργασμένῳ τῇ λειότητι. θλασθεῖσα δὲ πυκνή, δηκτικὴ ἐν τῇ γεύσει καὶ ὑποστύφουσα. τεθεῖσα τε ἐπ' ἀνθράκων μετ' εὐωδίας καὶ δίχα καπνοῦ ἐκθυμιωμένη. ἡ δὲ πρόσφατος διὰ τὴν λιπαρίαν, ἅπτεται πυρὶ προσαχθεῖσα. τριφθεῖσα δὲ ἐπ' ἀκόνης, ὑπόκιρρος γίνεται. ἔστι δέ τις καὶ ἰνδική, ἔχουσα διαφύσεις λευκὰς καὶ κιρράς. καὶ σπίλους ὁμοίως πυκνούς. πλὴν βελτίων ἡ προτέρα. ἔνιοι δὲ τὰ σησάμινα ἢ ἀκάνθινα ξύλα ἐμφερῆ ὄντα, ἀντὶ ἐβένου πωλοῦσι. διαγνώσκεται δὲ ἐκ τοῦ χαῦνά τε εἶναι, καὶ κατὰ σχίδακας μικρὰς ἀπολύεσθαι ἐμπορφύρους τῷ χρώματι. μηδὲν δὲ δηκτικὸν ἔχειν ἐν τῇ γεύσει, ἢ ἐν τῇ θυμιάσει εὐῶδες. δύναμιν δὲ ἔχει, σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις. ἀνδρικῶς δὲ ποιεῖ καὶ πρὸς τὰ παλαιὰ ῥεύματα καὶ φλυκτίδας, εἰ δέ τις

ποιήσας δὲ αὐτοῦ ἀκόνιον χρῶ τὸ εἰς τὰ κολλύρια, βέλτιον εὑρήσει. κατεργάζεται δὲ εἰς τὰ ὀφθαλμικὰ τῶν τρυμμάτων ἢ ῥινημάτων, βρεχομένων ἐν οἴνῳ χίῳ ἡμέραν καὶ νύκτα. εἶτα ἀλλοιουμένων ἐπιμελῶς καὶ εἰς κολλύρια ἀναπλασσομένων. ἔνιοι δὲ προστίψαντες ἠθοῦσιν αὐτά. εἶθ' οὕτω τὰ λοιπὰ ποιοῦσι. τινὲς δὲ ἀντὶ οἴνου ὕδατι χρῶνται. καίεται δὲ ἐν ὠμῇ χύτρᾳ ἕως ἂν ἀνθρακωθῇ. καὶ πλύνεται ὡς ὁ κεκαυμένος μόλυβδος. ἁρμόζει δὲ τὸ τοιοῦτον πρὸς ξηροφθαλμίας.

Περὶ ῥόδων. κεφ. ρλα.

Ῥόδον ἢ ῥόδα. ῥωμαῖοι ῥόσα. ψύχει καὶ στύφει. τὰ δὲ ξηρὰ μᾶλλον στύφει. χυλίζειν δὲ δεῖ τὰ ἁπαλὰ ἀποψαλίσαντας τὸ ὄνυχα καλούμενον. ὅπερ ἐστὶ τὸ λευκὸν τὸ ἐν τῷ φύλλῳ. τὸ δὲ λοιπὸν ἐκθλίβειν καὶ τρίβειν ἐν σκιᾷ ἐν θυίᾳ ἄχρις οὗ συστραφῇ. οὕτω τε ἀποτίθεσθαι εἰς τὰς ὀφθαλμικὰς περιχρίσεις. ξηραίνεται δὲ τὰ φύλλα ἐν σκιᾷ συνεχῶς στρεφόμενα ἵνα μὴ εὐρωτιάσῃ. ποιεῖ δὲ τῶν ξηρῶν ἑψηθέντων ἐν οἴνῳ τὸ ἀπόθλιμμα, πρὸς ἀλγήματα κεφαλῆς, ὀφθαλμῶν. ὤτων. οὔλων. δακτύλων. ἀπευθυσμένου ἐντέρου. μήτρας. πτερῷ ἐγχριόμενον καὶ προσκλυζόμενον. αὐτὰ δὲ δίχα τοῦ ἐκθλιβῆναι, κοπέντα καὶ ἀναπλασσόμενα, ποιεῖ πρὸς ὑποχονδρίων φλεγμονάς, καὶ στομάχου πλαδῶν καὶ ἐρυσιπέλατα. ξηρὰ δὲ λεῖα παρὰ μηροῖς προσπάσσεται. καὶ ἀνθηραῖς τε τραυματικαῖς ἀντιδότοις μίσγονται. καίεται δὲ καὶ εἰς καλλιβλέφαρα. τὸ δὲ ἐν μέσοις τοῖς ῥόδοις εὑρισκόμενον ἄνθος πρὸς οὔλων ῥευματισμοὺς ξηρὸν προσπασθὲν ποιεῖ. αἱ κεφαλαὶ δὲ ποθεῖσαι, κοιλίαν ῥέουσαν καὶ αἵματος ἀναγωγὴν ἐπέχουσιν.

Περὶ ῥοδίδων. κεφ. ρλβ.

Καὶ αἱ λεγόμεναι δὲ ῥοδίδες, σκευάζονται τὸν τρόπον τοῦτον. ῥόδων χλωρῶν ἀβρόχων μεμαρασμένων < μ΄. νάρδου ἰνδικῆς < ι΄. σμύρνης < ϛ΄. λεῖα ἀναπλάσσεται εἰς τροχίσκους τριωβολιαίους. καὶ ἐν σκιᾷ ξηραίνεται. καὶ ἀποτίθεται εἰς κεραμεοῦν ἀγγεῖον ἀκόνιτον περιεσφηνωμένον. ἔνιοι δὲ προστιθέασι καὶ κόστου < β΄. ἴρεως ἰλλυρικῆς τὸ αὐτὸ μίσγοντες καὶ οἶνον χῖον μετὰ μέλιτος. χρῆσις δὲ αὐτῶν ἐστὶν, ὑπὸ γυναικῶν περιτιθέμεναι τῷ τραχήλῳ ἀντὶ ὅρμων. ἀμβλύνουσαι τὴν τῶν ἱδρώτων δυσωδίαν. χρῶνται δὲ καὶ λείαις, ἐν διαπάσμασι καὶ συγχρίσμασι μετὰ τὸ λουτρόν. καὶ μετὰ τὸ ξηρανθῆναι, ἀποπλύνονται ψυχρῷ.

Περὶ λυκίου. κεφ. ρλγ.

Λύκιον. ὃ ἔνιοι πυξάκανθαν καλοῦσι, δένδρον ἐστὶν ἀκανθῶδες. ῥάβδους ἔχον τρίπηχεις ἢ καὶ μείζονας. περὶ ἃς τὰ φύλλα πύξῳ ὅμοια πυκνά. καρπὸν δὲ ἔχει ὡς πέπερι μέλανα. πικρόν. πυκνόν. λεῖον. καὶ τὸν φλοιὸν δὲ ὠχρόν. ὅμοιον τῷ διεθέντι λυκίῳ. ῥίζας δὲ πολλάς. πλαγίας. ξυλώδεις. φύεται δὲ πλεῖστον ἐν καππαδοκίᾳ καὶ λυκίᾳ. καὶ ἐν ἄλλοις τόποις πολλοῖς. τραχέα δὲ φιλεῖ χωρία. χυλίζεται δὲ, τῶν ῥιζῶν σὺν τοῖς θάμνοις θλασθέντων καὶ βραχέντων, ἐφ' ἱκανὰς ἡμέρας. εἶθ' ἑψηθέντων. καὶ τῶν μὲν ξύλων ἐκριπτομένων τοῦ δὲ ὑγροῦ πάλιν ἑψομένου μέχρι μελιτώδους συστάσεως. δολοῦται δὲ ἀμόργης τῇ ἑψήσει ἀναμισγομένης, ἢ ἀψινθίου χυλίσματι. ἢ βοείᾳ χολῇ. καὶ τὸ μὲν ἐπινηχόμενον ἀφρῶδες ἐν τῇ ἑψήσει ἀφελὼν, ἀπόθου εἰς τὰ ὀφθαλμικά. τῷ δὲ λοιπῷ εἰς τὰ ἄλλα χρῶ. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ ὁμοίως χύλισμα ἐκπιεζομένου καὶ ἡλιαζομένου. ἔστι δὲ κάλλιστον τὸ καιόμενον λύκιον. καὶ κατὰ τὴν σβέσιν τὸν ἀφρὸν ἐνερευθῆ ἔχον. ἔξωθεν μέλαν. διαιρεθὲν δὲ κιρρόν. ἄβρωμον. στύφον μετὰ πι-

κείας. χρώματι κροκῶδες· οἷόν ἐστι τὸ ἰνδικόν. διαφέρον τοῦ λοιποῦ καὶ δύναμιν ἀμεινότερον. δύναμιν ἔχει στυπτικήν. καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις, καθαίρει. ψωριάσεις δὲ τὰς περὶ τῶν βλεφάρων, καὶ κνησμοὺς καὶ παλαιὰ ῥεύματα θεραπεύει. ποιεῖ δὲ καὶ πρὸς ὦτα πυορροοῦντα. παρίσθμια. οὖλα ἑλκούμενα. καὶ διερρωγότα χείλη. ῥαγάδας ἐν δακτυλίοις. παρατρίμματα ἐγχριόμενον. ἁρμόζει καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς, πινόμενον καὶ ἐγκλυζόμενον. δίδοται δὲ καὶ αἱμοπτυϊκοῖς καὶ βήττουσι σὺν ὕδατι. καὶ τοῖς ὑπὸ λυσσῶντος κυνὸς δηχθεῖσιν. ἐν καταποτίῳ ἢ σὺν ὕδατι ποτόν. ξανθίζει τε καὶ τρίχας. παρωνυχίας τε καὶ ἕρπητας. καὶ σηπεδόνας ἰᾶται. ἵστησι καὶ ῥοῦν γυναικεῖον προστιθέμενον. βοηθεῖ δὲ καὶ λυσσοδήκτοις ποθὲν μετὰ μέλιτος. ἢ αὐτίκα καταπότιον λαμβανόμενον. λέγεται δὲ τὸ ἰνδικὸν λύκιον γίνεσθαι ἐκ θάμνου, τῆς λεγομένης λογχίτιδος. ἔστι δὲ εἶδος ἀκάνθης. ῥάβδους ἔχουσα ὀρθάς. τριπήχεις ἢ καὶ μείζους πολλὰς ἀπὸ τοῦ πυθμένος. παχυτέρας βάτου. φλοιὸς ῥαγεὶς ἐνερευθής. τὰ δὲ φύλλα ὅμοια ἐλαίᾳ. ἧς ἡ πόα ἐν ὄξει ἑψηθεῖσα καὶ ποτιζομένη, ἱστορεῖται φλεγμονὰς σπληνὸς καὶ ἴκτερον ἰᾶσθαι. καὶ καθάρσεις γυναικείας ἄγειν. καὶ ὠμὴ δὲ λεία ποθεῖσα, τὰ αὐτὰ ποιεῖν παραδίδοται. τοῦ δὲ σπέρματος μύστρα δύο ποθέντα, ὑδατώδη καθαίρειν καὶ θανασίμοις βοηθεῖν.

Περὶ ἀκακίας. κεφ. ρλδ.

Ἀκακία φύεται ἐν αἰγύπτῳ. ἄκανθα δέ ἐστι δενδρώδης. θαμνοειδής. οὐκ ὀρθοφυής. ἄνθος ἔχουσα λευκόν. τὸν δὲ καρπὸν ὥσπερ θέρμον ἐν λοβοῖς κείμενον. ἐξ οὗ καὶ ἐκθλίβεται τὸ ἐγχύλισμα ξηραινόμενον ἐν σκιᾷ. μέλαν μὲν ἐκ τοῦ πεπείρου καρποῦ· ὑπόκιρρον δὲ ἐκ τοῦ ὠμοῦ. ἐκλέγου δὲ τὸ ἠρέμα ἔγκιρρον, εὐῶδες, ὡς ἐν ἀκακίᾳ. χυλίζουσι δέ τινες τὰ φύλλα σὺν τῷ καρπῷ. καὶ κόμμι δὲ ἐκ τῆς ἀκάνθης γεννᾶται. δύναμιν δὲ ἔχει στυπτικήν. ψυκτικήν. ἁρμόζει δὲ ὁ χυλὸς πρὸς τὰ ὀφθαλμικὰ καὶ ἐρυσιπέλατα. ἕρπητας. χιμέθλας. πτερύγια. τὰ ἐν τῷ στόματι ἕλκη. καὶ προπτώσεις τῶν ὀφθαλμῶν καθίστησιν. ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον. καὶ τὰς προπτώσεις δὲ τῶν ὑστέρας στέλλει. κοιλίαν τε ῥέουσαν ἐπέχει πινόμενος καὶ ἐγκλυζόμενος. μελαίνει δὲ καὶ τρίχας. πλύνεται δὲ καὶ εἰς τὰ ὀφθαλμικά. τριβομένου μεθ' ὕδατος. ἀποχεομένου τοῦ ἐπιπολῆς ἄχρις ἂν καθαρὸν ἐφίσταται τὸ ὕδωρ. καὶ οὕτως ἀναλαμβάνεται εἰς τροχίσκους. καίεται δὲ ἐν ὠμῇ χύτρᾳ μετὰ κεράμου ἐν καμίνῳ. ὀπτᾶται δὲ ἐπ' ἀνθράκων ἐκφυσωμένη. τὸ δὲ τῆς ἀκάνθης ἕψημα καταντλούμενον, ἄρθρα λελυμένα ἵστησι. τὸ δὲ κόμμι τῆς ἀκάνθης διαφέρει τὸ σκωληκοειδές, ὑαλίζον. διαυγές. ἄξυλον. εἶτα τὸ λευκόν. τὸ δὲ ῥητινῶδες καὶ ῥυπαρὸν, ἄχρηστον. δύναμιν δὲ ἔχει παρεμπλαστικήν. ἀμβλυντικήν, δριμέων φαρμάκων οἷς μίγνυται. πυρίκαυτά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι καταχριόμενον μετ' ᾠοῦ.

ἄλλο. κεφ. ρλε.

Φύεται δὲ καὶ ἑτέρα ἀκακία ἐν καππαδοκίᾳ καὶ πόντῳ. παρεμφέρουσα τῇ αἰγυπτίᾳ. ἐλάττων μέντοι παραπολὺ καὶ χαμαίζηλος. καὶ τρυφερωτέρα. περιπλέξεως δὲ ἀκάνθης σκολοποειδής. φύλλα ἔχουσα πηγάνῳ ὅμοια. τῷ δὲ φθινοπώρῳ φέρει σπέρμα ἐν θυλακίοις συνεζευγμένοις. τριχώροις ἢ τετραχώροις. ἔλαττον φακοῦ. στύφει δὲ καὶ αὐτή. χυλιζομένη σύμπασα. πλὴν ἧττον τῇ δυνάμει καθέστηκεν. εἰς τὰ ὀφθαλμικὰ ἀνεπιτήδειος οὖσα.

Περὶ ἀμόργης. κεφ. ρλϛ.

Ἀμόργη, ὑποστάθμη ἐστὶν ἐλαίας τῆς ἐκθλιβομένης. ἥτις ἑψηθεῖσα ἐν χαλκῷ κυπρίῳ μέ

χρι μελιτώδους συστάσεως, στύφει. ποιοῦσα πρὸς ἃ καὶ τὸ λύκιον. ἐκ περιουσίας δὲ καὶ πρὸς ὀδονταλγίας καὶ τραύματα. ἐπιχριομένη μετ᾽ ὄξους ἢ οἴνου ἢ οἰνομέλιτος. μίγνυται δὲ καὶ ὀφθαλμικαῖς δυνάμεσι καὶ ἐμπλαστικαῖς. παλαιουμένη τε βελτίων γίνεται. ἔγκλυσμά τε ἕδρα καὶ αἰδοίῳ καὶ μήτραις ἑλκουμέναις ἐστὶ χρήσιμος. ἐκβάλλει δὲ καὶ τοὺς ἐφθαρμένους ὀδόντας σὺν ὀμφακίνῳ ἑψηθεῖσα ἄχρι μελιτώδους συστάσεως. καὶ περιπλασθεῖσα. ψώρας τε κτηνῶν σὺν θέρμων ἀφεψήματι καὶ χαμαιλέοντι καταχριομένη θεραπεύει. ἡ δὲ ἀνέψητος καὶ πρόσφατος, ποδαγρικοὺς καὶ ἀρθριτικοὺς ὠφελεῖ. θερμὴ καταντληθεῖσα. ἐγχριομένη δὲ εἰς κώδιον καὶ ἐπιτιθεμένη ἐπὶ τῶν ὑδρωπικῶν, στέλλει τὸν ὄγκον.

Περὶ ἄγνου. κεφ. ρλζ.

Ἄγνος. οἱ δὲ ἄγονον. οἱ δὲ, λύγον. οἱ δὲ, ἀμικτομίαινον. οἱ δὲ, τριδάκτυλον. προφῆται σεμνόν. οἱ δὲ, αἷμα ἴβεως. αἰγύπτιοι σουμ. ῥωμαῖοι σάλιξ μαρίνα. οἱ δὲ, πιπὲρ ἀγρέστε. οἱ δὲ, λεκείσικουμ. Ἄγνος ἢ λύγος. θάμνος ἐστὶ δενδρώδης. παρὰ ποταμοῖς τραχέσι τε τόποις καὶ χαράδραις φυόμενος. ῥάβδους ἔχων δυσθραύστους. μακράς. φύλλα δὲ ὥσπερ ἐλαίας. ἁπαλώτερα δέ. τὸ δὲ ἄνθος ἣ μέν τις λευκὸν σὺν ὑποπορφυρίζοντι. ἡ δὲ, πορφυροῦν φέρει. σπέρμα δὲ ὡς πέπερι. δύναμιν δὲ ἔχει θερμαντικήν. στυπτικήν. ὁ δὲ καρπὸς αὐτῆς πινόμενος, βοηθεῖ θηριοδήκτοις. σπληνικοῖς. ὑδρωπικοῖς. κατασπᾷ δὲ καὶ γάλα. καὶ ἔμμηνα ἄγει πινόμενος ὅσον < α πλῆθος σὺν οἴνῳ. ἐκλύει δὲ καὶ γονήν. ἅπτεται δὲ καὶ κεφαλῆς κάρον ἐπιφέρων. τὸ δὲ ἀφέψημα τῆς πόας καὶ τοῦ σπέρματος, εἰς ἐγκαθίσματα ταῖς περὶ ὑστέραν διαθέσεσι καὶ φλεγμοναῖς ἀρήγει. ποθὲν δὲ μετὰ γλήχωνος καὶ ὑποθυμιαθὲν τὸ σπέρμα καὶ προστεθὲν, κάθαρσιν κινεῖ. λύει δὲ καὶ κεφαλαλγίας καταπλασσόμενον. καὶ ἐπὶ ληθαργικῶν τε καὶ φρενιτικῶν ἐμβρέχεται σὺν ὄξει καὶ ἐλαίῳ. καὶ τὰ φύλλα ὑποθυμιώμενά τε καὶ ὑποστρωννύμενα, θηρία διώκει. καὶ καταπλασσόμενα ἐπὶ τῶν θηριοδήκτων βοηθεῖ. σκληρίας τε διδύμων μετὰ βουτύρου καὶ φύλλων ἀμπέλου μαλάττει. ῥαγάδας τε τὰς ἐν δακτυλίῳ σὺν ὕδατι ἐπιπλασθὲν τὸ σπέρμα πραΰνει. σὺν δὲ τοῖς φύλλοις, στρέμματα, τραύματα ἰᾶται. δοκεῖ δὲ καὶ κωλυτήριον εἶναι ἐν ὁδοιπορίαις παρατριμμάτων. εἴ τις ῥάβδον αὐτῆς παρὰ χεῖρα κρατοίη. ὠνόμασται δὲ ἄγνος, διὰ τὰς ἐν τοῖς θεσμοφορίοις ἁγνευούσας γυναῖκας, εἰς ὑπόστρωμα χρῆσθαι αὐτῇ. λύγος δὲ διὰ τὸ περὶ τὰς ῥάβδους αὐτῆς εὔτονον.

Περὶ ἰτέας. κεφ. ρλη.

Ἰτέα δένδρον ἐστὶ πᾶσι γνώριμον. οὗ ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ φλοιὸς καὶ ὁ χυλὸς, στυπτικὴν ἔχει δύναμιν. ἁρμόζει δὲ τὰ φύλλα λεῖα μετὰ ὀλίγου πεπέρεως καὶ οἴνου ποθέντα εἰλεώδεσι. καθ᾽ ἑαυτὰ δὲ σὺν ὕδατι ληφθέντα, ἀσυλληψίαν κατεργάζεται. ὁ δὲ καρπὸς ποθεὶς, αἱμοπτοϊκοὺς ὠφελεῖ. καὶ ὁ φλοιὸς δὲ τὰ αὐτὰ δρᾷ. καεὶς δὲ καὶ φυραθεὶς ὄξει, τύλους καὶ ἥλους αἴρει καταπλασθείς. ὁ δὲ ἐκ τῶν φύλλων καὶ τοῦ φλοιοῦ χυλὸς, ἐν κελύφῳ ῥόας θερμανθεὶς μετὰ ῥοδίνου, ὠταλγίας ἀρήγει. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν, κατάντλημα ποδάγρας ἄριστον. σμήχει δὲ καὶ πίτυρα. λαμβάνεται δὲ καὶ ὀπὸς ἐξ αὐτῆς ἐντεμνομένου τοῦ φλοιοῦ κατὰ τὴν ἄνθησιν. ἔσω γὰρ εὑρίσκεται συνεστώς. δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις.

Περὶ ἀγριελαίας. κεφ. ρλθ.

Ἀγριελαία ἣν ἔνιοι κότινον καλοῦσιν. οἱ δὲ, αἰθιοπικὴν ἐλαίαν, ἔχει φύλλα στυπτικά. λεῖα δὲ καταπλασθέντα, ἐφεκτικά ἐστιν ἐρυσιπελάτων. ἑρπήτων. ἐπινυκτίδων. ἀνθρά-

κων

κων, νομῶν, περιωνυχιῶν, περὶ χαρακτικὰ ἑλκῶν σὺν μέλιτι καταπλασσόμενα. ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ ἕλκη. διαφορεῖ καὶ φύγεθλα καὶ φλεγμονὰς, σὺν μέλιτι καταπλασθέντα. καὶ δέρμα κεφαλῆς ἀποσπασθὲν, περικολλᾷ. ἰᾶται δὲ καὶ τὰ ἐν στόματι ἕλκη καὶ ἄφθας διαμασσηθέντα. καὶ ὁ χυλὸς δὲ αὐτῶν καὶ τὸ ἀφέψημα, τὸ αὐτὸ ποιεῖ. ἐπέχει δὲ καὶ αἱμορραγίαν. καὶ ῥοῦν γυναικεῖον προστιθέμενος ὁ χυλός. καὶ τὰ ἐν ὀφθαλμοῖς σταφυλώματα καὶ φλυκταίνας. ἔτι δὲ ἕλκη καὶ παλαιὰ ῥεύματα στέλλει. διὸ καὶ μίγνυται κολλυρίοις πρὸς τὰς τῶν βλεφάρων διαβρώσεις εὐθετεῖ. χυλίζοντας δὲ δεῖ κόπτειν τὰ φύλλα. καὶ περιχέοντας οἶνον ἢ ὕδωρ ἐκθλίβειν. καὶ ξηράναντας ἐν ἡλίῳ ἀναπλάσσειν. ἔστι δὲ εὐτονώτερος, ὁ διὰ τοῦ οἴνου ἐκθλιβόμενος. καὶ εἰς ἀπόθεσιν μᾶλλον τοῦ δι᾽ ὕδατος. ποιεῖ δὲ καὶ πρὸς ὦτα πυορροοῦντα καὶ εἱλκωμένα. τὰ δὲ φύλλα καὶ τοῖς κοιλιακοῖς εὐθετεῖ καταπλασσόμενα σὺν ὠμῇ λύσει. καίεται δὲ τὰ φύλλα μετὰ τῶν ἀνθῶν. καὶ ἀντὶ σποδίου λαμβάνεται ἐν χύτρᾳ ὠμῇ. περιπλασσομένῃ πηλῷ τὸ στόμα μέχρις ὀπτήσεως τοῦ κεράμου. ἔπειτα κατασβέννυται οἴνῳ. καὶ φυραθέντα πάλιν οἴνῳ, ὁμοίως καίεται. εἶτα πλύνεται ὡς τὸ ψιμμίθιον καὶ ἀναπλάσσεται. δοκεῖ δὲ ἡ τοιαύτη καῦσις, μὴ λείπεσθαι τοῦ σποδίου εἰς τὰ ὀφθαλμικά. ὅθεν καὶ τὴν δύναμιν ὁμοίως ἡγητέον. δύναται δὲ τὰ αὐτὰ καὶ τὰ τῆς ἡμέρου ἐλαίας φύλλα. λείπεται δὲ τῇ δυνάμει. ὅθεν πρὸς τὰ ὀφθαλμικὰ μᾶλλον ἁρμόζει διὰ τὸ ὑποδεέστερον. τὸ δὲ ἐκ χλωροῦ τοῦ ξύλου καιομένου ἐκκρινόμενον ὑγρὸν, πίτυρα καὶ ψώρας καὶ λειχῆνας καταχριόμενον ἰᾶται. καὶ ὁ καρπὸς δὲ αὐτῶν καταπλασθεὶς, πίτυρα καὶ νομὰς θεραπεύει. τὸ δὲ ἐντὸς τοῦ πυρῆνος μετὰ στέατος καὶ ἀλεύρου, λεπροὺς ὄνυχας ἐκτινάσσει.

Περὶ κολυμβάδων ἐλαιῶν. κεφ. ρμ.

Ἐλαῖαι κολυμβάδες λεῖαι καταπλασθεῖσαι, πυρίκαυτα οὐκ ἐῶσι φλυκταινοῦσθαι. καὶ ῥυπαρὰ δὲ ἕλκη καθαίρουσιν. ὁ δὲ ἐκ τῆς ἅλμης χυλὸς αὐτῶν διακλυζόμενος, οὖλα στέλλει. καὶ ὀδόντας σειομένους κρατύνει. ἔστι δὲ ἡ μὲν ὑπόκιρρος καὶ πρόσφατος ἐλαία, δυσκοίλιος, εὐστόμαχος. ἡ δὲ μέλαινα καὶ πέπειρος, εὐδιάφθορος καὶ κακοστόμαχος. ὀφθαλμοῖς τε ἀνεπιτήδειος καὶ κεφαλαλγής. φρυγεῖσα δὲ καὶ καταπλασθεῖσα, νομὰς ἵστησι. καὶ ἄνθρακας περιρρήγνυσι.

Περὶ ἐλαίου ἀγρίας ἐλαίας. κεφ. ρμα.

Τὸ δὲ ἐκ τῆς ἀγρίας ἐλαίας ἔλαιον, διάκλυσμα οὔλοις πλαδῶσι. καὶ σταλτικὸν ὑποσάλων ὀδόντων ἐστί. πυρία τε δι᾽ αὐτοῦ θερμαινομένου καὶ διακλυζομένου. ἐπιτήδειος ὅλοις ῥευματιζομένοις. δεῖ δὲ ἔριον μηλωτῇ περιτιθέντας, ἀποβάπτειν εἰς τὸ ἔλαιον. καὶ προσάπτεσθαι τοῖς οὔλοις, ἄχρις ἂν λευκὰ φανῇ.

Περὶ δακρύου ἐλαίας αἰθιοπικῆς. κεφ. ρμβ.

Τὸ δὲ δάκρυον τῆς αἰθιοπικῆς ἐλαίας, ἔοικέ πως σκαμμωνίᾳ. ἔγκιρρον. ἐκ μικρῶν σταγόνων συγκείμενον. δηκτικόν. τὸ δὲ ὅμοιον κόμμει καὶ ἀμμωνιακῷ, μελανίζον καὶ οὐ δηκτικὸν, ἀχρεῖον. φέρει δὲ τὸ τοιοῦτον καὶ ἡ παρ᾽ ἡμῖν ἐλαία. καὶ ἡ ἀγριελαία. ποιεῖ δὲ πρὸς ἀμβλυωπίαν καὶ οὐλὰς καὶ λευκώματα ἐγχριόμενον, σμήχει. οὖρά τε ἔμμηνα κινεῖ. καὶ πρὸς ὀδόντων πόνους ἐνεργεῖ. ἐντιθέμενον εἰς τὸ βρῶμα. ἀναγράφεται δὲ καὶ ἐν τοῖς φθαρτικοῖς. ἄγει δὲ καὶ ἔμβρυα καὶ λειχῆνας θεραπεύει. καὶ λέπραν. καλεῖται δὲ αἰθιοπικὴ ἐλαία καὶ ἀγριελαία.

Περὶ δρυός. κεφ. ρμγ.

Δρῦς πᾶσα στυπτικὴν ἔχει δύναμιν. μάλιστα δὲ αὐτῆς στύφει τὸ μεταξὺ τοῦ φλοιοῦ καὶ τοῦ

πρέμνου ὑμενῶδες. ὁμοίως καὶ τὸ περὶ τῇ βαλάνῳ ὑπὸ τὸ κέλυφος. δίδοται δὲ τὸ ἀφέψημα αὐτῶν, κοιλιακοῖς καὶ δυσεντερικοῖς. καὶ αἱμοπτυικοῖς. καὶ ἐν πεσσοῖς λεῖον προστίθεται ῥοϊκαῖς γυναιξίν.

Περὶ βαλάνων. κεφ. ρμϛ.

Καὶ αἱ βάλανοι δὲ τὰ αὐτὰ ποιοῦσιν. εἰσὶ δὲ καὶ οὐρητικαί. καὶ κεφαλαλγεῖς, βιβρωσκόμεναι, καὶ πνευματοῦσαι. ἁρμόζουσι δὲ πρὸς τὰ ἰοβόλα ἐσθιόμεναι. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καὶ τοῦ φλοιοῦ, βοηθεῖ τοξικῷ μετὰ γάλακτος βοείου πινόμενον. ὠμαὶ δὲ καταπλασθεῖσαι λεῖαι, φλεγμονὰς παρηγοροῦσι. σὺν στέατι δὲ χοιρείῳ ταριχηρῷ, πρὸς κακοήθεις σκληρίας, καὶ πρὸς πονηρευόμενα ἕλκη ἁρμόζουσιν. ἰσχυρότεραι δὲ τῶν δρυΐνων αἱ πρίνιναι τῇ δυνάμει εἰσίν.

Περὶ φηγοῦ καὶ πρίνου. κεφ. ρμζ.

Καὶ ἡ φηγὸς καὶ ἡ πρῖνος εἴδη ὄντα δρυὸς, ἐοικότα ἐνεργεῖ. τῆς ῥίζης δὲ τοῦ πρίνου ὁ φλοιὸς ἑψηθεὶς σὺν ὕδατι ἄχρις οὗ τακερὸς γένηται, καὶ ἐπιπλασθεὶς νύκτα ὅλην, τρίχας μελαίνει προαποσμηχθείσας κιμωλίᾳ γῇ. ἁρμόζει δὲ τὰ φύλλα πάντων, κοπέντα λεῖα οἰδήμασι. καὶ τὰ ἄγρια δὲ μέρη κρατύνει.

Περὶ καστάνων. κεφ. ρμη.

Αἱ δὲ σαρδιαναὶ βάλανοι, ἅς τινες λόπιμα ἢ κάστανα καλοῦσιν, ἢ μότα ἢ διὸς βαλάνους, στύφουσαι καὶ αὐταί, τῶν ὁμοίων εἰσὶ δραστικαί. καὶ μάλιστα οἱ μεταξὺ τῆς σαρκὸς καὶ τοῦ λέπους φλοιοί. ἡ δὲ σὰρξ καὶ τοῖς ἐφήμερον πεπωκόσιν, ἁρμόζει.

Περὶ κηκίδων. κεφ. ρμθ.

Κηκὶς καρπός ἐστι δρυός. ἡ μέν τις ὀμφακῖτις καλεῖται μικρὰ καὶ κονδυλώδης. στιβαρά. ἀτρύπητος. ἡ δέ τις λεία καὶ κούφη καὶ τετρημένη. ἐκλέγεσθαι δὲ δεῖ τὴν ὀμφακῖτιν. ἐνεργεστέραν οὖσαν. ἀμφότεραι δὲ στύφουσιν ἱκανῶς καὶ στέλλουσι λεῖαι τὰς ὑπερσαρκώσεις. ῥευματισμούς τε οὔλων καὶ κιονίδος. καὶ τὰς ἐν στόματι ἄφθας. τὸ δὲ μέσον αὐτῶν, βρώματι ὀδόντων ἐντεθὲν, παύει τὰς ὀδύνας. γίνονταί τε καὶ ἴσχαιμοι καεῖσαι ἐπ' ἀνθράκων μέχρι πυρώσεως, καὶ κατασβεσθεῖσαι ἢ οἴνῳ ἢ ὄξει ἢ ὀξάλμῃ. τὸ δὲ ἀπόζεμα αὐτῶν ποιεῖ καὶ πρὸς ἐγκαθίσματα. προπτώσεις, ὑστέρας, καὶ ῥευματισμούς. μελαίνουσι δὲ καὶ τρίχας, ἀποβραχεῖσαι ὄξει ἢ ὕδατι. ἁρμόζουσι δὲ καὶ κοιλιακοῖς καὶ δυσεντερικοῖς ἐπιπλαττόμεναι οἴνῳ ἢ ὕδατι λεῖαι καὶ πινόμεναι. τοῖς τε προσοψήμασι μισγόμεναι ἢ προαφεψόμεναι ὅλαι ἐν τῷ ὕδατι. εἰς ὃ μέλλει τι ἕψεσθαι τῶν ἁρμοζόντων πρὸς αὐτούς. καὶ καθόλου ὅπου δεῖ στῦψαι ἢ ἀναξηρᾶναι, παραλαμβάνεσθαι δεῖ τὴν χρῆσιν αὐτῶν.

Περὶ ῥοός. κεφ. ρν.

Ροῦς ὁ ἐπὶ τὰ ὄψα. ὃν ἔνιοι ἐρυθρὸν καλοῦσι, καρπός ἐστι τοῦ καλουμένης βυρσοδεψικῆς ῥοός. ἥτις ὠνομάσθη ἐκ τοῦ τοὺς βυρσοδέψας αὐτῇ χρῆσθαι, εἰς τὴν στύψιν τῶν δερμάτων. ἔστι δὲ δενδρύφιον φυόμενον ἐν πέτραις ὡς δίπηχυ. ἐφ' οὗ φύλλα ἐπιμήκη. ὑπέρυθρα. τὴν περιφέρειαν ἐντετμημένα πριονοειδῶς. καρπὸς δὲ βοτρυδίοις ἐοικώς. πυκνός. κατὰ τὸ μέγεθος τερεβίνθου. ὑπόπλατυς. οὗ τὸ περικείμενον φλοιῶδες, ἐστὶν εὔχρηστον. δύναμιν δὲ ἔχει τὰ φύλλα, στυπτικήν. ποιοῦσαν πρὸς ἃ καὶ ἡ ἀκακία. μελαίνει δὲ τρίχας τὸ ἀφέψημα. δυσεντερίαις τε ἐστὶν ἔγκλυσμα. καὶ πόμα. καὶ ἐγκάθισμα. καὶ ὤτων πυορροούντων ἔγκλυσμα. πτερύγιά τε καὶ γαγγραίνας ἐπέχει καταπλασσόμενα τὰ φύλλα, μετ' ὄξους ἢ μέλιτος. καὶ τὸ χύλισμα δὲ τῶν φύλλων ξηρῶν ἑψομένων σὺν ὕδατι ὥσπερ τὸ λύκιον ἄχρι συστάσεως μελιτώδους, ἁρμόζει πρὸς

ὅσα

ὅσα καὶ τὸ λύκιον. καὶ ὁ καρπὸς δὲ τὰ αὐτὰ ποιεῖ. ἁρμόζων ἐν προσθέμασι κοιλιακοῖς. δυσεντερικοῖς. ἀφλέγμαντά τε τηρεῖ. σὺν ὕδατι καταπλασθείς. θλάσματα ἀποτύρματα. πελιώματα. γλώσσης τε τραχύτητας σμήχει σὺν μέλιτι καὶ λυκίῳ ῥοῦν ἵστησιν. αἱμορροΐδας τε θεραπεύει μετὰ δρυΐνου ἄνθρακος λείου ἐπιτιθέμενος. καὶ τούτου δὲ τὸ ἀπόβρεγμα ἑψόμενον, συνίσταται. βέλτιόν πως τοῦ καρποῦ ποιοῦν. φέρει δὲ καὶ κόμμι ὅπερ ἐντίθεται τοῖς βρώμασι τῶν ὀδόντων πρὸς ἀπονίαν.

Περὶ φοίνικος. κεφάλαιον. ρνα.

Φοῖνιξ. ἐν αἰγύπτῳ γίνεται. τρυγᾶται δὲ μεσοπωρούσης πως κατὰ τὴν ὀπώραν ἀκμῆς. παρεμφερὴς τῇ ἀραβικῇ μυροβαλάνῳ. πῶμα δὲ λέγεται. χλωρὸς τὸ χρῶμα. ἐμφερὴς κυδωνίῳ κατὰ τὴν ὀσμήν. εἰ δὲ ἀφεψηθείη πεπαινόμενος, γίνεται φοινικοβάλανος. ἔστι δὲ στρυφνός. στυπτικός. πινόμενος σὺν οἴνῳ αὐστηρῷ πρὸς διάρροιαν καὶ ῥοῦν γυναικεῖον. ἵστησι δὲ καὶ αἱμορροΐδας. καὶ τραύματα κολλᾷ καταπλασθείς. αἱ δὲ φοινικοβάλανοι, στυπτικώτεραι τυγχάνουσι τῶν ξηρῶν. κεφαλαλγεῖς δὲ εἰσὶ καὶ πλεῖον βρωθεῖσαι μεθύσκουσιν. αἱ δὲ ξηραὶ ὠφελοῦσι βιβρωσκόμεναι αἱμοπτυικούς. στομαχικούς. δυσεντερικούς. καὶ τὰ περὶ κύστιν καταπλασσόμεναι λεῖαι μετὰ κυδωνίου καὶ κηρωτῆς οἰνανθίνης. μάλιστα δὲ αἱ καρυωτίδες ἐσθιόμεναι, ἀρτηριῶν τραχύτητας ἰῶνται.

Περὶ φοινίκων θηβαϊκῶν κεφά. ρνβ.

Τῶν δὲ θηβαϊκῶν τὸ ἀφέψημα ποθὲν, παύει καύσωνα. καὶ τὰς δυνάμεις ἀνακτᾶται. μετὰ ὑδρομέλιτος παλαιοῦ λαμβανόμενον. καὶ αὐταὶ βρωθεῖσαι, τὸ αὐτὸ ποιοῦσι. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτῶν τὸ αὐτὸ δυνάμενος τῷ καρπῷ. καὶ καθ᾽ ἑαυτὸ ποθὲν τὸ ἀφέψημα αὐτῶν καὶ ἀναγαργαριζόμενον ἱκανῶς στύφει καὶ στέλλει. Οἱ δὲ πυρῆνες τῶν φοινίκων, καίονται ἐν ὠμῇ χύτρᾳ. καθάπερ καὶ τὰ ἄλλα πάντα. εἶτα σβεσθέντες οἴνῳ πλύνονται. καὶ ὡς ἀντὶ σποδοῦ εἰς τὰ καλλιβλέφαρα χρησιμεύουσι. καὶ μὴ αὐτάρκως καῶσι, πάλιν τὸ αὐτὸ γίνεται. δύναμιν δὲ ἔχουσι στυπτικὴν παρεμπλαστικήν. ποιοῦσιν πρὸς τὰς ἐν ὀφθαλμοῖς φλυκτίδας. σταφυλώματα. μίλφας σὺν νάρδῳ. σὺν οἴνῳ δὲ στέλλουσι καὶ ὑπερσαρκώματα. καὶ ἀπουλοῦσιν ἕλκη. εὐθετοῦσι δὲ μάλιστα οἱ ἀπ᾽ αἰγύπτου. οἱ ἐκ τῶν χαμαιζήλων φοινίκων.

Γερὶ φοίνικος ἐλάτης. κεφ. ρνγ.

Φοῖνιξ ἣν ἔνιοι ἐλάτην ἢ σπάθην καλοῦσι, περικάλυμμά ἐστι τοῦ καρποῦ τῶν φοινίκων ἀκμὴν ἀνθούντων. χρῶνται δὲ αὐτῷ οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ αὐτῆς κρατίστη ἡ εὐώδης. στύφουσα. βαρεῖα. μεμυκυῖα. λιπαρὸν ἔχουσα τὸ ἐντός. δύναμιν δὲ ἔχει στυπτικήν. ἐφιστᾶσα τὰ νεμόμενα τῶν ἑλκῶν. χαλασμούς τε ἄρθρων συνάγει. λεία μαλάγμασι μιγεῖσα καὶ καταπλάσμασιν. ὠφελεῖ δὲ καὶ ὑποχόνδρια καὶ στόμαχον ἀτονοῦντα. καὶ ἡπατικὰς διαθέσεις. μιγνυμένη τοῖς ἁρμόζουσι τῶν καταπλασμάτων. μελαίνει δὲ καὶ τρίχας τὸ ἀφέψημα αὐτῆς. σμηχόμενον συνεχῶς. ποτιζόμενον δὲ νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν καὶ σπλάγχνα ἁρμόζει. κοιλίαν τε καὶ ὑστέραν ῥευματιζομένην ἵστησιν. ἁπαλὴ δὲ σὺν ῥητίνῃ καὶ κηρῷ ἐπιτεθεῖσα, καὶ ἐαθεῖσα ἡμέρας εἴκοσι, ψώρας ἰᾶται. καὶ ὁ περιεχόμενος δὲ ὑπ᾽ αὐτῆς καρπός, ἐλάτη καλεῖται. ὑπ᾽ ἐνίων δὲ βόρασσος· καὶ αὐτὸς στυπτικὸς ὢν τὰ αὐτὰ δρᾷ τῇ σπάθῃ. χωρὶς τῆς ἐν τοῖς μύροις εὐχρηστίας. καὶ τὸ ἐγκάρδιον δὲ τοῦ πρέμνου

λευκὸν καὶ αὐτό, πρόσφατον βιβρωσκόμενον καὶ ἀφεψόμενον, ποιεῖ πρὸς ὅσα καὶ ὀβούρασος.

Περὶ ῥόας. κεφ. ρνδ.

Ῥόα πᾶσα εὔχυμος· εὐστόμαχος. ἄτροφος. τούτων μέντοι ἡ γλυκεῖα εὐστομαχωτέρα. θερμασίαν ποσὴν γεννῶσα περὶ στόμαχον. καὶ πνευματοῦσα. ὅθεν τοῖς μὲν τῶν πυρεσσόντων ἐστὶν ἄθετος. ἡ δὲ ὀξεῖα καυσουμένῳ στομάχῳ βοηθεῖ. καὶ ἔστι σταλτικωτέρα τε καὶ οὐρητικωτέρα. ἄστομος δὲ τε καὶ στυπτική. ἡ δὲ οἰνώδης μέσην ἔχει δύναμιν. τῆς δὲ ὀξείας ὁ πυρὴν ξηρανθεὶς ἐν ἡλίῳ καὶ τοῖς πασσόμενος προσοψήμασι καὶ συνεψόμενος, κοιλίαν τε καὶ στομάχου ῥεῦμα ἵστησιν. ἀποβραχεὶς δὲ ἐν ὀμβρίῳ ὕδατι, αἱμοπτοϊκοὺς ὠφελεῖ πινόμενος. καὶ εἰς ἐγκαθίσματα δυσεντερικῶν καὶ ῥοϊκῶν ἁρμόζει. εὔχρηστον δὲ τὸ ἀπόθλιμμα τῶν πυρήνων ἑψηθὲν τε καὶ μιγὲν μέλιτι. πρός τε τὰ ἐν στόματι καὶ αἰδοίῳ τε καὶ ἕδρᾳ ἕλκη καὶ πτερύγια τὰ ἐν δακτύλοις. νομάς τε καὶ ὑπεροχὰς καὶ ὠταλγίας. καὶ τὰ ἐν μυκτῆρσι. καὶ μάλιστα τῆς ὀξείας.

Περὶ κυτίνων. κεφ. ρνε.

Τὰ δὲ ἄνθη αὐτῆς ἃ καὶ κύτινοι καλοῦνται, καὶ αὐτὰ στυπτικὰ καὶ ξηραντικὰ τε καὶ κατασταλτικὰ εἰσὶ τε καὶ ἐναίμων κολλητικά. ἁρμόζοντα πρὸς ἃ τε καὶ ἡ ῥόα. τὸ δὲ ἀφέψημα αὐτῶν, οὔλων πλαδώντων καὶ ὀδόντων σειομένων διάκλυσμα. ἀνακόλλημά τε ἐν τεροκηλικοῖς ἐν καταπλάσμασιν. ἱστοροῦσι δέ τινες, μὴ ὀφθαλμιᾶν παρ᾽ ὅλον τὸ ἔτος τοὺς καταπιόντας τρεῖς κυτίνους, ὡς ὅτι ἐλαχίστους. χυλίζονται δὲ ὡς ἡ ὑποκιστίς.

Περὶ σιδίων. κεφ. ρνϛ.

Καὶ τὰ λέπη δὲ τῆς ῥόας ἅ τινες σίδια καλοῦσι στυπτικὴν ἔχοντα καὶ αὐτὰ δύναμιν, πρὸς ὅσα καὶ οἱ κύτινοι ἁρμόζουσι. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν, ἕλμινθας πλατείας ποθὲν, ἐκτινάσσει καὶ ἀποκτείνει.

Περὶ βαλαυστίων. κεφ. ρνζ.

Βαλαύστιον ἐστὶν ἄνθος ἀγρίας ῥοιᾶς. εἴδη δὲ ἐστὶν αὐτοῦ πλείονα. εὑρίσκεται γὰρ καὶ λευκόν. τε καὶ πυρρὸν καὶ ῥοδόχρουν. ἔοικε δὲ κυτίνῳ ῥοιᾶς. χυλίζεται δὲ ὡς ἡ ὑποκιστίς. δύναμιν δὲ ἔχει στυπτικήν. ποιοῦσαν πρὸς ἃ καὶ ἡ ὑποκιστὶς καὶ ὁ κύτινος.

Περὶ μυρσίνης. κεφ. ρνη.

Μυρσίνη ἡ ἥμερος, πρὸς μὲν τὴν ἰατρικὴν χρῆσιν, ἡ μέλαινα τῆς λευκῆς ἁρμοδιωτέρα. καὶ ταύτης μᾶλλον ἡ ὀρεινή. τὸν μέντοι καρπὸν ἀτονώτερον ἔχει. δύναμις δὲ αὐτῆς καὶ τοῦ καρποῦ στυπτική. δίδοται δὲ ὁ καρπὸς χλωρός τε καὶ ξηρὸς ἐσθιόμενος αἱμοπτυϊκοῖς καὶ τοῖς δακνομένοις τὴν κύστιν. καὶ ὁ ἐκ τῶν χλωρῶν δὲ μύρτων ἐκθλιβέντων χυλὸς, τὰ αὐτὰ ποιεῖ. εὐστόμαχος ὢν καὶ οὐρητικοῖς ἁρμόζων. φαλαγγιοδήκτοις, καὶ σκορπιοπλήκτοις σὺν οἴνῳ. καὶ τὸ ἀφέψημα δὲ τοῦ καρποῦ βάπτει τρίχας. ἑψηθεὶς δὲ σὺν οἴνῳ καὶ καταπλασθεὶς, τὰ ἐν ἀκρωτηρίοις ἕλκη θεραπεύει. μετὰ πάλης ἢ ἀλφίτου καταπλασθεὶς, φλεγμονὰς τὰς ἐν ὀφθαλμοῖς παρηγορεῖ. καὶ πρὸς αἰγίλωπα δὲ ἐπιπλάττεται. καὶ ὁ ἐξ αὐτῆς ἢ πινόμενος οἶνος ἐκθλιβέντος τοῦ καρποῦ. καὶ ἐπὶ ποσὸν ἀφεψηθέντος, ὀξίζει γὰρ ὠμὴ οὕτω σκευασθεὶς, ἀκραιπαλός ἐστι προπινόμενος. ποιῶν πρὸς ὅσα καὶ ὁ καρπός. ἐγκαθίσματά τε μήτρας. προπτώσεις. καὶ δακτυλίῳ. καὶ ῥοικοῖς ἁρμόζει. σμήχει δὲ καὶ πιτύρας. καὶ ἀχῶρας. καὶ ἐξανθήματα. τρίχας τε ῥεούσας ἐπέχει. μίσγονται δὲ καὶ λιπαραῖς, ὥσπερ καὶ τὸ ἐκ τῶν φύλλων αὐτῆς σκευαζόμενον ἔλαιον. καὶ τὸ τῶν φύλλων δὲ ἀφέψημα, εἴς τε τὰ ἐγκαθίσματα ἁρμόζει, καὶ πρὸς τὰ χαλαρὰ τε καὶ ἀσύμ-

πώρωτα ἄρθρα καὶ πρὸς ἀσυμπώρωτα κατάγματα ὠφελίμως καταντλεῖται. σμήχει δὲ καὶ ἀλφούς. καὶ πρὸς ὦτα πυορροοῦντα ἐγχυματίζεται. καὶ μελασμοὺς τριχῶν. καὶ ὁ ἐξ αὐτῆς δὲ χυλὸς τὰ αὐτὰ ποιεῖ. αὐτὰ δὲ τὰ φύλλα λεῖα καταπλασσόμενα ἐν ὕδατι, ἁρμόζει τοῖς καθύγροις τῶν ἑλκῶν. καὶ ῥευματιζομένοις τόποις πᾶσι καὶ κοιλιακοῖς. ἐλαίου ὀμφακίνου γάρ, ἢ ῥοδίνου ὀλίγον καὶ οἴνου μεμιγμένου, καὶ ἕρπησι καὶ ἐρυσιπέλασι, διδύμων τε φλεγμοναῖς καὶ ἐπινυκτίσι καὶ κονδυλώμασι. ξηρὰ δὲ λεῖα παρωνυχίαις καὶ πτερυγίοις, χρησίμως καταπλάττεται. καὶ καθύγροις μασχάλαις καὶ μηροῖς. καὶ τῶν καρδιακῶν στέλλει τοὺς ἱδρῶτας. κεκαυμένα δὲ καὶ ὠμὰ μετὰ κηρωτῆς, πυρίκαυτα καὶ πτερύγια καὶ παρωνυχίας ἰᾶται. χυλίζεται δὲ τὰ φύλλα παραχεομένου οἴνου παλαιοῦ ἢ ὕδατος ὀμβρίου. καὶ ἐκθλίβεται. ἡ δὲ χρῆσις αὐτοῦ πρὸς φάτου ὄντος. ξηρανθεὶς γὰρ εὐρωτιᾷ καὶ ἀδυνατεῖ.

Περὶ μυρτιδάνου. κεφ. ρνθ.

Τὸ δὲ μυρτίδανον λεγόμενον, ἐπίφυσίς ἐστιν ἀνώμαλος καὶ ὀχθώδης καὶ ὁμόχρους. οἱονεὶ χεῖρες περὶ τὸ τῆς μυρσίνης πρέμνον. στύφει δὲ μᾶλλον τῆς μυρσίνης. ἀποτίθεται δὲ κοπὲν καὶ μιγὲν οἴνῳ αὐστηρῷ· ἀναπλασθέν τε εἰς τροχίσκους, ἐν σκιᾷ ξηραίνεται, δραστικώτερον δέ ἐστι τοῦ καρποῦ καὶ τοῦ φύλλου. μισγόμενον κηρωτῇ καὶ πεσσοῖς. ἐγκαθίσμασί τε καὶ καταπλάσμασι τοῖς στύψεως δεομένοις.

Περὶ κερασίων. κεφ. ρξ.

Κεράσια. καὶ αὐτὰ μὲν χλωρὰ λαμβανόμενα, εὐκοίλια τυγχάνει. ξηρὰ δὲ ἵστησι κοιλίαν. τὸ δὲ κόμμι τῶν κερασίων, βῆχα χρονίαν ἰᾶται λαμβανόμενον μετὰ κράματος. εὔχροιάν τε καὶ ὀξυδορκίαν καὶ ὄρεξιν ποιεῖ. ὠφελεῖ δὲ καὶ λιθιῶντας μετ' οἴνου πινόμενον.

Περὶ κερατίων κεφ. ρξα.

Κεράτια χλωρὰ μὲν λαμβανόμενα, κακοστόμαχα τυγχάνει· καὶ κοιλίας λυτικά. ξηρανθέντα δὲ ἵστησι κοιλίαν. εὐστομαχώτερα ὄντα καὶ διουρητικά. μάλιστα δὲ τὰ ἐκ τῶν στεμφύλων συντιθέμενα.

Περὶ μηλέας. κεφ. ρξβ.

Μηλέας πάσης τὰ φύλλα καὶ τὰ ἄνθη καὶ οἱ βλαστοί, στύφουσι. μάλιστα δὲ τῆς κυδωνίας. ὁ καρπὸς ἄωρος μὲν στυπτικὸς καθέστηκε. πεπανθεὶς δὲ οὐχ ὁμοίως. τὰ δὲ τοῦ ἔαρος ἀκμάζοντα μῆλα, χολοποιά. ἄθετα τῷ νευρώδει παντὶ ἐμπνευματοῦντα.

Περὶ κυδωνίων μήλων. κεφ. ρξγ.

Τὰ δὲ κυδώνια, εὐστόμαχα. οὐρητικά. ὀπτηθέντα δὲ προσηνέστερα γίνεται. χρήσιμα κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ ἐμπυϊκοῖς καὶ χολερῶσι μάλιστα ὠμά. καὶ τὸ ἀπόβρεγμα δὲ αὐτῶν ἁρμόζει τοῖς στόμαχον ἢ κοιλίαν ῥευματιζομένοις ἐν ποτῷ. ὁ δὲ χυλὸς ὠμῶν αὐτῶν λαμβανόμενος, ὀρθοπνοϊκοὺς ὠφελεῖ. τὸ δὲ ἀφέψημα, πρόσκλυσμα δακτυλίου καὶ ὑστέρας προπτώσει. τὰ δὲ ἐν τῷ μέλιτι, καὶ αὐτὰ μὲν οὐρητικά. τὸ δὲ μέλι τὴν αὐτῶν ἀναλαμβάνεται δύναμιν. στεγνωτικὸν γὰρ καὶ στυπτικὸν γίνεται. τὰ δὲ σὺν τῷ μέλιτι ἑψόμενα, εὐστόμαχα μὲν καὶ εὔστομα. ἧττον δὲ στεγνωτικά. τὰ δὲ ὠμὰ καταπλάσμασι μίσγονται πρὸς στέγνωσιν κοιλίας. στομάχου ἀνατροπὴν καὶ πύρωσιν. μαστοὺς φλεγμαίνοντας· σπλῆνας ἐσκιρρωμένους. κονδυλώματα. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτῶν κοπτομένων καὶ ἐκθλιβομένων, πρὸς διαμονὴν μισγομένου τοῖς ιϛ' ξέσταις τοῦ χυλοῦ μέλιτος ξέστου ἑνός· ἐπεὶ ὀξίζει. ἁρμόζει δὲ πρὸς τὰ εἰρημένα πάντα. καὶ

χρῖσμα δὲ ἐξ αὐτῶν σκευάζεται τὸ καλούμενον μήλινον, ᾧ χρώμεθα ὅταν στυπτικοῦ ἐλαίου δεηθῶμεν. ἐκλέγεσθαι δὲ δεῖ τὰ ἀληθινά. μικρὰ δέ ἐστι καὶ περιφερῆ καὶ εὐώδη πάνυ. τὰ δὲ λεγόμενα στρουθία καὶ μεγάλα, ἧττόν ἐστιν εὔχρηστα. τὰ δὲ ἄνθη αὐτῶν ξηρά τε καὶ χλωρὰ καταπλάσμασιν εὔθετα πρὸς τὰ στύψεως χρείαν ἔχοντα. καὶ πρὸς ὀφθαλμῶν φλεγμονάς. καὶ πρὸς αἵματος ἀναγωγάς. κοιλίας τε ῥύσιν καὶ ἐμμήνων φορὰν ἁρμόζει μετὰ οἴνου πινόμενα. Περὶ μελιμήλων. κεφ. ρξδ.

Τὰ δὲ μελίμηλα κοιλίαν μαλάσσει. καὶ θηρία ἐκτινάσσει. κακοστόμαχα. καυσοποιητικά. καλεῖται δὲ ὑπό τινων γλυκύμηλα.

Περὶ ἠπειρωτικῶν μήλων. κεφ. ρξε.

Τὰ δὲ ἠπειρωτικὰ λεγόμενα, ῥωμαϊστὶ δὲ ὀβείκλατα, εὐστόμαχα. κοιλίας σταλτικά, οὔρων προκλητικά. ἀτονώτερα μέντοι τῶν κυδωνίων ἐστίν.

Περὶ ἀγριομήλων. κεφ. ρξϛ.

Τὰ δὲ ἄγρια ἔοικε τοῖς ἐαρινοῖς στύφοντα. δεῖ δὲ πρὸς τὰ στύψεως χρῄζοντα, ἀωροτέροις ἅπασι χρῆσθαι. Περὶ περσικῶν μήλων κεφ. ρξζ.

Τὰ δὲ περσικὰ μῆλα εὐστόμαχα. εὐκοίλια τὰ πέπειρα. τὰ δὲ ὠμά, σταλτικὰ κοιλίας. ξηρανθέντα δὲ, καὶ σταλτικώτερα γίνονται. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν ξηρῶν λαμβανόμενον, στόμαχον καὶ κοιλίαν ῥευματιζομένην ἵστησιν. Περὶ ἀρμενιακῶν. κεφ. ρξη.

Τὰ δὲ μικρότερα καλούμενα δὲ ἀρμενιακά, ῥωμαϊστὶ δὲ πραικόκια, εὐστομαχώτερα τῶν προειρημένων εἰσίν. Περὶ μηδικῶν. κεφ. ρξθ.

Τὰ δὲ μηδικὰ λεγόμενα ἢ περσικὰ ἢ κεδρόμηλα, ῥωμαϊστὶ δὲ κίτρια, πᾶσι συνήθεια. φυτὸν γάρ ἐστι καρποφοροῦν δι᾽ ὅλου τοῦ ἔτους ἐπαλλήλως. αὐτὸ δὲ τὸ μῆλον ἐπίμηκες. ἐρρυτιδωμένον. χρυσίζον τῇ χρόᾳ. εὐῶδες μετὰ βάρους. σπέρμα ἔχον ἀπίῳ ἐοικός. δύναμιν δὲ ἔχει ποθὲν ἐν οἴνῳ, ἀντενεργεῖν θανασίμοις. κοιλίαν τε ὑπάγειν. διάκλυσμά τε ἐστὶ πρὸς εὐωδίαν στόματος τὸ ἀφέψημα καὶ ὁ χυλὸς αὐτῶν. βιβρώσκεται δὲ μάλιστα ὑπὸ γυναικῶν πρὸς τὴν κίσσαν. φυλάττει δὲ καὶ ἱμάτια ἄβρωτα συντιθέμενα κιβωτίοις. Περὶ ἀπίου. κεφ. ρο.

Ἀπίου δὲ πολλὰ εἴδη. πᾶσαι δὲ στύφουσιν. ὅθεν εἰς τὰ ἀποκρουστικὰ καταπλάσματα ἁρμόζουσι. τὸ δὲ ἀφέψημα αὐτῶν ξηρανθεισῶν, καὶ αὐταὶ λαμβανόμεναι ὠμαί, κοιλίαν ἱστᾶσι. βλάπτουσι δὲ ἐσθιόμεναι τοὺς νήστεις. Περὶ ἀχράδος. κεφ. ροα.

Ἡ δὲ ἀχράς, εἶδός ἐστιν ἀγρίου ἀπίου. βραδέως πεπαινομένη. δύναμιν δὲ ἔχει, στυπτικωτέραν ἀπίου. ὅθεν πρὸς τὰ αὐτὰ ἁρμόζει. στύφει δὲ καὶ τὰ φύλλα αὐτῆς. ἡ δὲ ἐκ τοῦ ξύλου αὐτῶν τέφρα, βοηθεῖ ἐνεργῶς τοῖς ὑπὸ μυκήτων πνιγομένοις. φασὶ δέ τινες ὅτι κἂν συνεψήσῃ τις ἀχράδας μύκησιν, ἀβλαβεῖς αὐτοὺς γίνεσθαι.

Περὶ μεσπίλων. κεφ. ροβ.

Μέσπιλον τὸ δένδρον, ὃ παρ᾽ ἐνίοις ἀρωνία καλεῖται, ἀκανθῶδές ἐστιν. ὅμοιον τοῖς φύλλοις πυρακάνθῃ. καρπὸν φέρον μικρῷ μήλῳ ὅμοιον, ἡδύν. ἔχοντα τρία ὀστάρια ἔνδοθεν, ἀφ᾽ ὧν καὶ τρίκοκκον τινὲς αὐτὸ ὀνομάζουσι. βραδέως πεπαινόμενον. στύφει δὲ βιβρωσκόμενον. εὐστόμαχόν τε ἐστὶ καὶ κοιλίας σταλτικόν.

Περὶ ἑτέρου μεσπίλου. κεφ. ρογ.

Μεσπίλου δὲ καὶ ἕτερόν ἐστιν εἶδος ἐν Ἰταλίᾳ γινόμενον, ὃ ἔνιοι ἐπιμηλίδα καλοῦσιν.

οἱ δὲ, σιτάνιον ὀνομάζουσι. δένδρον ἐστὶ μήλῳ ἐμφερὲς τοῖς φύλλοις ὅτι μικρότερον. ἔχει δὲ καρπὸν καὶ τοῦτο στρογγύλον. βρώσιμον. πλατὺν ἔχοντα τὸν πυθμένα. ὑποστύφοντα. πεπαινόμενον βραδέως.

Περὶ λωτοῦ. κεφ. ροδ.

Λωτὸς τὸ δένδρον, φυτόν ἐστιν εὐμέγεθες. καρπὸν δὲ φέρει μείζονα πεπέρεως γλυκύν. βαρύοσμον. εὐστόμαχον. κοιλίας στεγνωτικόν. τῶν δὲ πρισμάτων τοῦ ξύλου τὸ ἀφέψημα πινόμενον καὶ ἐγκλυζόμενον, βοηθεῖ δυσεντερικοῖς. καὶ γυναιξὶ ῥοϊκαῖς. ξανθίζει δὲ καὶ τρίχας. καὶ ἐπέχει γαστέρα ῥέουσαν.

Περὶ κρανίας. κεφ. ροε.

Κρανία δένδρον ἐστὶν ἁδρόν. καρπὸν φέρον ὡς ἐλαίας. ἐπιμήκη. χλωρὸν τὸ πρῶτον. πεπαινόμενον δὲ ξανθὸν ἢ κηροειδῆ. ἐδώδιμον. στύφοντα. ἁρμόζοντα πρὸς κοιλίας ῥύσιν καὶ δυσεντερίας. συντιθέμενον καὶ εἰς ἕψημα, καὶ εἰς βρῶσιν. καὶ ἀλμεύεται ὡς ἐλαία. ὁ δὲ τῶν χλωρῶν φύλλων ἰχὼρ καιομένων, ἁρμόζει πρὸς λειχῆνας καταχριόμενος.

Περὶ οὔων. κεφ. ρος.

Οὖα τὰ μηλίζοντα ἢ μήπω πέπειρα τμηθέντα καὶ ξηρανθέντα ἐν ἡλίῳ, σταλτικὰ γίνεται κοιλίας ἐσθιόμενα. καὶ τὸ ἐξ αὐτῶν δὲ ἄλευρον ἀλεσθέντων ἀντὶ ἀλφίτων λαμβανόμενον. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν πινόμενον, τὸ αὐτὸ ποιεῖ.

Περὶ κοκκιμηλέας. κεφ. ροζ.

Κοκκιμηλέα δένδρον ἐστὶ γνώριμον. οὗ ὁ καρπὸς ἐδώδιμος. κακοστόμαχος. κοιλίας μαλακτικός. τῶν δὲ συριακῶν καὶ μάλιστα τῶν ἐν δαμασκῷ γινομένων ὁ καρπὸς ξηρανθεὶς, εὐστόμαχος καὶ κοιλίας σταλτικός. τὸ δὲ ἀφέψημα τῶν φύλλων ἐν οἴνῳ σκευαζόμενον καὶ ἀναγαργαριζόμενον, κιονίδα καὶ οὖλα καὶ παρίσθμια ῥευματιζόμενα στέλλει. τὰ αὐτὰ δὲ παρέχει καὶ ὁ τῶν ἀγριοκοκκιμήλων καρπὸς, πέπειρος ξηρανθείς. ἑψηθεὶς δὲ μετὰ ἑψήματος, εὐστομαχώτερος καὶ σταλτικώτερος κοιλίας γίνεται. τὸ δὲ κόμμι τῆς κοκκιμηλέας, ἐστὶ κολλητικόν. λίθων θρυπτικὸν πινόμενον σὺν οἴνῳ. σὺν ὄξει δὲ ἐπιχριόμενον, λειχῆνας τὰς ἐπὶ τῶν παιδίων θεραπεύει.

Περὶ κομάρου. κεφ. ροη.

Κόμαρος δένδρον ἐστὶ παρόμοιον κυδωνίᾳ. λεπτόφυλλον. καρπὸν ἔχον ὡς κοκκίμηλα μέγεθος. ἀπύρηνον. ἀπομαιμύκολα καλούμενον. πεπανθέντα δὲ ὑπόκιρρον ἢ ἐρυθρόν. ἐσθιόμενον. ἀχυρῶδες. κακοστόμαχον δὲ καὶ κεφαλαλγές.

Περὶ ἀμυγδαλῆς. κεφ. ροθ.

Ἀμυγδαλέας πικρᾶς ἡ ῥίζα ἀφεψηθεῖσα λεία, ἐφήλεις τοὺς ἐν προσώπῳ ἀποκαθαίρει. καὶ αὐτὰ δὲ τὰ ἀμύγδαλα καταπλασθέντα, τὰ αὐτὰ ποιεῖ. προστιθέμενα δὲ ἄγει καταμήνια. καὶ κεφαλαλγίαις βοηθεῖ. καταπλασθέντα μετώπῳ ἢ κροτάφοις μετὰ ὄξους καὶ ῥοδίνου. καὶ πρὸς ἐπινυκτίδας σὺν οἴνῳ. πρὸς δὲ σηπεδόνας καὶ ἕρπητας καὶ κυνόδηκτα, σὺν μέλιτι. ἐσθιόμενα δὲ ἐστὶν ἀνώδυνα. κοιλίας μαλακτικά. ὑπνωτικά. οὐρητικά. καὶ πρὸς αἵματος ἀναγωγὴν μετὰ ἀμύλου λαμβανόμενα. πρὸς δὲ νεφριτικοὺς καὶ περιπνευμονικούς. σὺν ὕδατι πινόμενα ἢ ἐκλειχόμενα σὺν ῥητίνῃ τερεβινθίνῃ. δυσουρειῶσι δὲ καὶ λιθιῶσι, σὺν γλυκεῖ βοηθεῖ. καὶ ἡπατικοῖς καὶ βηξὶ καὶ κώλου ἐμπνευματώδεσι, σὺν μέλιτι καὶ γάλακτι ἐκλειχόμενα. καρύου ποντικοῦ τὸ μέγεθος. ἔστι δὲ καὶ ἀμέθυστα προσλαμβανόμενα ὅσον ε. ἢ ζ. κτείνει δὲ καὶ ἀλώπεκας βρωθέντα σύν τινι. τὸ δὲ κόμμι αὐτῆς στύφει καὶ θερμαίνει. καὶ βοηθεῖ πρὸς

αἵματος ἀναγωγὴν πινόμενα. σὺν ὄξει δὲ ἐπιχριόμενα, λειχῆνας τοὺς παλαιοὺς αἴρει. ἰᾶται καὶ βῆχα χρονίαν μετὰ κράματος ποθέν. λιθιῶντας δὲ ὠφελεῖ σὺν γλυκεῖ πινόμενον. ἡ δὲ γλυκεῖα καὶ ἐδώδιμος ἀμυγδαλῆ, κατὰ πολὺ ἥσσων ἐστὶν ὡς πρὸς ἐνέργειαν τῆς πικρᾶς. καὶ αὐτὴ δὲ λεπτυντική. οὐρητική. βρωθέντα δὲ σὺν τῷ λέπει τὰ ἀμύγδαλα χλωρά, στομάχου πλάδον ἀποκαθίστησι.

Περὶ πιστακίων. κεφ. ρπ.

Πιστάκια τὰ μὲν γινόμενα ἐν Συρίᾳ, ὅμοια στροβίλοις, εὐστόμαχα. ἐσθιόμενα δὲ καὶ πινόμενα ἐν οἴνῳ λεῖα, ἑρπετοδήκτοις βοηθεῖ.

Περὶ καρύων βασιλικῶν. κεφ. ρπα.

Κάρυα βασιλικὰ ἃ ἔνιοι περσικὰ καλοῦσιν, ἐσθιόμενα. δύσπεπτα. κακοστόμαχα. χολοποιά. κεφαλαλγῆ. βήσσουσιν ἐναντία. χρήσιμα δὲ βιβρωσκόμενα πρὸς ἐμέτους νήστεσι. καὶ θανασίμων φαρμάκων ἐστὶν ἀντιφάρμακα. προβρωθέντα καὶ ἐπιβρωθέντα, σὺν ἰσχάσι καὶ πηγάνῳ. πλείονα δὲ βρωθέντα, πλατεῖαν ἕλμινθα ἐκτινάσσει. ἐπιπλάττεται δὲ καὶ μαστοῖς φλεγμαίνουσι. καὶ ἀποστήμασι καὶ στρέμμασι σὺν ὀλίγῳ μέλιτι καὶ πηγάνῳ. μετὰ δὲ κρομμύου καὶ ἁλὸς καὶ μέλιτος, πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ποιεῖ. πυρωθέντα δὲ σὺν τῷ κελύφει καὶ ἐπιτεθέντα τῷ ὀμφαλῷ, στρόφους παύει. τὸ δὲ λέπιον καὲν καὶ τριφθὲν ἐν οἴνῳ καὶ ἐλαίῳ, παιδίοις ἐπιχρισθέν, καλλίτριχόν ἐστι. καὶ ἀλωπεκίας δασύνει. καὶ ἔμμηνα ἵστησι τὸ ἐντὸς αὐτοῦ λεῖον καὲν καὶ σὺν οἴνῳ προστιθέμενον. τῶν δὲ παλαιῶν καρύων τὰ ἐντὸς καταπλασθέντα, γαγγραίνας καὶ ἄνθρακας καὶ αἰγίλωπας καὶ ἀλωπεκίας μασσηθέντα καὶ ἐπιτεθέντα, ἰᾶται συντόμως. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτῶν κοπτομένων καὶ ἐκθλιβομένων. τὰ δὲ χλωρά, ἧττον κακοστόμαχα. γλυκύτερα ὄντα. διὸ καὶ τοῖς σκορόδοις μίσγονται πρὸς τὸ τὴν δριμύτητα περιαιρεῖν. αἴρει δὲ καὶ πελιώματα καταπλασθέντα.

Περὶ καρύων ποντικῶν. κεφ. ρπβ.

Τὰ δὲ ποντικὰ ἃ ἔνιοι λεπτοκάρυα καλοῦσιν, ἐστὶ κακοστόμαχα. καὶ αὐτὰ δὲ λεῖα σὺν μελικράτῳ πινόμενα, βῆχα παλαιὰν ἰᾶται. φρυκτὰ δὲ ἐσθιόμενα σὺν πεπέρει ὀλίγῳ κατάρρουν πεπαίνει. ὅλα δὲ καέντα λεῖα μετὰ ἀξουγγίου ἢ στέατος ἀρκείου, ἀλωπεκίας ἐπιχρισθέντα δασύνει. φασὶ δὲ ἔνιοι ὅτι μετὰ ἐλαίου τὰ κελύφη κεκαυμένα καὶ λειοτριβηθέντα, γλαυκοφθάλμων παιδίων μελαίνει τὰς κόρας ἐπιβρεχομένου τοῦ βρέγματος.

Περὶ μορέας. κεφ. ρπγ.

Μορέα ἡ συκαμινέα, δένδρον ἐστὶ γνώριμον. ἧς ὁ καρπὸς λυτικὸς κοιλίας. εὔφθαρτος. κακοστόμαχος. καὶ ὁ ἐξ αὐτῆς δὲ χυλὸς τὰ αὐτὰ δρᾷ. ἑψηθεὶς δὲ ἐν χαλκώματι ἢ ἡλιασθείς, στυπτικώτερος γίνεται. μιγέντος δὲ αὐτῷ ὀλίγου μέλιτος, ποιεῖ πρὸς ῥεύματα καὶ νομὰς καὶ παρίσθμια φλεγμαίνοντα. ἐπιτείνεται δὲ καὶ ἡ δύναμις αὐτοῦ παραμιγείσης στυπτηρίας σχιστῆς καὶ κηκίδος καὶ σμύρνης καὶ κρόκου. ἔτι δὲ καὶ μυρίκης καρποῦ καὶ ἴρεως καὶ λιβανωτοῦ. τὰ δὲ ἄωρα μόρα ξηρὰ κοπέντα, ἀντὶ ῥοὸς τοῖς ὄψοις μίσγονται. καὶ κοιλιακοὺς ὀνίνησιν. ὁ δὲ τῆς ῥίζης φλοιὸς συνεψηθεὶς ὕδατι καὶ ποθεὶς κοιλίαν λύει. καὶ πλατεῖαν ἕλμινθα ἐκτινάσσει. καὶ τοῖς ἀκόνιτον πεπωκόσι βοηθεῖ. τὰ δὲ φύλλα λεῖα σὺν ἐλαίῳ καταπλασθέντα, πυρίκαυτα ἰᾶται. ἑψηθέντα δὲ ἐν ὀμβρίῳ ὕδατι, σὺν ἀμπέλου καὶ συκῆς μελαίνης φύλλοις, βάπτει τρίχας. ὁ δὲ χυλὸς τῶν φύλλων, φαλαγγιοδήκτοις ἀρήγει. ποθεὶς κυάθου πλῆθος. τοῦ φλοιοῦ δὲ καὶ τῶν φύλλων τὸ ἀπόζε-

μα, διάκλυσμα εὔθετόν ἐστιν ὀδονταλγίαις. ὀπίζεται δὲ περὶ τὸν πυραμητὸν τῆς ῥίζης περιορυχθείσης ἢ ἐκκοπείσης· εὑρίσκεται δὲ τῇ ὑστεραίᾳ ἐπιπαγής τις, ὃς πρός τε ὀδονταλγίας ποιεῖ, καὶ φύματα διαφορεῖ, καὶ κοιλίαν καθαίρει.

Περὶ συκομόρου. κεφ. ρπδ.

Συκόμορον· ἔνιοι δὲ καὶ τοῦτο συκάμινον λέγουσι. καλεῖται δὲ καὶ ὁ ἀπ᾽ αὐτῆς καρπὸς συκόμορον, διὰ τὸ ἄτονον τῆς γεύσεως. δένδρον δέ ἐστι μέγα, ὅμοιον συκῇ, πολύκομον σφόδρα, τοῖς φύλλοις ἐοικὸς μορέᾳ. φέρει δὲ καρπὸν τρὶς ἢ τετράκις τοῦ ἔτους, οὐκ ἀπὸ τῶν ἀκρεμόνων ὡς ὁ τῆς συκῆς, ἀπὸ δὲ τοῦ στελέχους, ὅμοιον ἐρινεῷ, γλυκύτερον ὀλύνθων, οὐκ ἔχοντα δὲ κεγχραμίδας, μὴ δὲ πεπαινόμενον δίχα τοῦ ἐπικνισθῆναι ὄνυχι ἢ σιδήρῳ. φύεται δὲ πλεῖστον ἐν Καρίᾳ καὶ Ῥόδῳ, καὶ ἐν τοῖς οὐ πολυτύροις τόποις. βοηθεῖ δὲ ἐν ταῖς σιτοδείαις, διὰ τὸ συνεχὲς τοῦ καρποῦ. ἔστι δὲ εὐκοίλιος ὁ καρπός, ἄτροφος, κακοστόμαχος. ὀπίζεται δὲ τὸ δένδρον πρὶν καρποφορήσειν ἔαρον, τοῦ φλοιοῦ ἐξ ἐπιπολῆς λίθῳ θλωμένου· βαθύτερον γὰρ θλασθεὶς οὐδὲν ἀνίησι. συλλέγεται δὲ σπόγγῳ ἢ ἐρίῳ τὸ δάκρυον, καὶ ξηρανθὲν καὶ ἀναπλασθὲν ἐν ἀγγείῳ ὀστρακίνῳ ἀποτίθεται. δύναμιν δὲ ἔχει ὁ ὀπὸς μαλακτικήν, κολλητικὴν τραυμάτων, διαφορητικὴν τῶν δυσπέπτων. πίνεται δὲ καὶ συγχρίεται πρὸς ἑρπετῶν δήγματα, καὶ ἐσκιρρωμένους σπλῆνας, στομάχου τε ἀλγήματα καὶ φρικίας. ταχέως δὲ τερηδονίζεται ὁ ὀπός. γίνεται δὲ καὶ ἐν Κύπρῳ εἴδει διαφέρον· πτελέᾳ γὰρ οὖσα, συκαμίνῳ τὰ φύλλα ἔοικε. τὸν δὲ καρπὸν κατὰ τὸ μέγεθος κοκκυμήλων, καὶ γλυκύτερον. τὰ δ᾽ ἄλλα πάντα ὅμοια τοῖς προειρημένοις.

Περὶ σύκων. κεφ. ρπε.

Σῦκα πέπειρα τὰ ἁπαλά, κακοστόμαχα, κοιλίας λυτικά. ῥᾳδίως δὲ ὁ ἐξ αὐτῶν ῥευματισμὸς ἵσταται. ἐξανθημάτων καὶ ἱδρώτων προκλητικά. ἄδιψα δὲ καὶ σβεστικὰ θερμασίας. τὰ δὲ ξηρὰ τρόφιμα, θερμαντικά, διψητικώτερα, εὐκοίλια. ἄθετα δὲ ῥευματισμοῖς στομάχου καὶ κοιλίας. βρόγχῳ δὲ καὶ ἀρτηρίᾳ καὶ κύστει καὶ νεφροῖς εὔθετα, καὶ τοῖς ἐκ μακρονοσίας κακοχροοῦσι, καὶ ἀσθματικοῖς καὶ ἐπιληπτικοῖς καὶ ὑδρωπικοῖς. ἀνακαθαίρει δὲ καὶ τὰ ἐν θώρακι, ἀποζεθέντα σὺν ὑσσώπῳ καὶ ποθέντα. ἁρμόζει δὲ καὶ παλαιοῖς βηξί, καὶ τοῖς περὶ πνεύμονα χρονίοις πάθεσι. κοιλίαν τε μαλάσσει κοπέντα μετὰ νίτρου καὶ κνίκου ἐσθιόμενα. τὸ δὲ ἀφέψημα αὐτῶν, ταῖς περὶ ἀρτηρίαν καὶ παρίσθμια φλεγμοναῖς, ἁρμόζει εἰς ἀναγαργάρισμα. καὶ εἰς τὰς ὠμηλύσεις δὲ μίσγονται. καὶ εἰς γυναικείας πυρίας μετὰ τήλεως ἢ πτισάνης. σὺν πηγάνῳ δὲ ἀφεψημένα, στρόφων ἐστὶν ἔγκλυσμα. καταπλαττόμενα δὲ ἑφθὰ λεῖα, διαφορεῖ σκληρίας. παρωτίδας, δοθιῆνας μαλάσσει. φύγεθλα πεπαίνει. καὶ μᾶλλον σὺν ἴριδι ἢ νίτρῳ ἢ ἀσβέστῳ. καὶ ὠμὰ δὲ κοπέντα σὺν οἷς εἴρηται, τὰ αὐτὰ δρᾷ. σὺν σιδίῳ δὲ ῥοιᾶς, πτερύγια ἀνακαθαίρει. μετὰ χαλκάνθου δὲ τὰ ἐν κνήμαις ῥευματικά, δυσαλθῆ καὶ κακοήθη ἰᾶται. ἑψηθέντα δὲ ἐν οἴνῳ καὶ μιγέντα ἀψινθίῳ καὶ κριθίνῳ ἀλεύρῳ, ὑδρωπικοὺς ὠφελεῖ καταπλασθέντα. κεκαυμένα δὲ μιγέντα κηρωτῇ, χιμέθλας ἰᾶται. λεῖα δὲ ὠμὰ σὺν νάπυϊ ὑγρῷ ἀναληφθέντα καὶ ἐντεθέντα ἐν ὠσίν, ἤχους καὶ κνισμοὺς θεραπεύει. ὁ δὲ ὀπὸς τῆς ἀγρίας καὶ τῆς ἡμέρου συκῆς, πηκτικός ἐστι γάλακτος ὥσπερ ἡ πιτύα. λύει δὲ καὶ τὸ πεπηγὸς ὥσπερ τὸ ὄξος. ἑλκτικός τε σωμάτων καὶ ἀναστομωτικός. κοιλίας τε λυτικός, καὶ ὑστέρας ἀναχαλαστικός, μετὰ ἀμυγδάλου λείου πινόμενος.

καὶ ἐμμήνων ἀγωγός, προστεθεὶς σὺν ὠοῦ λεκύθῳ. ἢ κηρῷ τυρρηνικῷ. ποδαγρικοῖς τε καταπλάσμασι χρήσιμος μετὰ τηλίου ἀλεύρου καὶ ὄξους. σμήχει δὲ λέπρας καὶ λειχῆνας. ἐφήλεις. ἀλφούς. ψώρας. ἀχῶρας σὺν ἀλφίτῳ. καὶ σκορπιοπλήκτοις, κατὰ τῆς πληγῆς ἐνσταζόμενος, καὶ ἰοβόλοις καὶ κυνοδήκτοις βοηθεῖ. καὶ ὀδονταλγίας ὠφελεῖ ἐρίῳ ἀναληφθεὶς. καὶ εἰς τὸ βρῶμα ἐντιθέμενος. καὶ μυρμηκίας αἴρει, στέατι περιπλασθεὶς τῆς ἐν κύκλῳ σαρκός. τὰ αὐτὰ δὲ καὶ ὁ χυλὸς ποιεῖ τῶν ἀπὸ τῆς ἀγρίας συκῆς ἁπαλῶν κλάδων, ἡνίκα ἂν ἐπινοιῶσι. μήπω τοῦ ὀφθαλμοῦ βεβλαστηκότος. κοπτόμενοι δὲ ἐκθλίβονται. καὶ ὁ χυλὸς ξηραινόμενος ἐν σκιᾷ, ἀποτίθεται. λαμβάνεται δὲ καὶ εἰς ἑλκωτικὰς δυνάμεις ὅ, τε ὀπὸς καὶ ὁ χυλός. αἱ δὲ κράδαι βοείοις κρέασι καθεψόμεναι, εὐέψητα ταῦτα ποιοῦσι. καὶ τὸ γάλα δὲ λυτικώτερον ἐν τῇ ἑψήσει κινούμενον, ἀντὶ σπάθης αὐταῖς παρασκευάζουσιν.

Περὶ ὀλύνθων. κεφ. ρπς.

Οἱ δὲ ὄλυνθοι, ὑπὸ δέ τινων ἐρινεοὶ καλούμενοι, ἑφθοὶ καταπλασθέντες, πᾶσαν συστροφὴν καὶ χοιράδας ἐκμαλάσσουσιν. ὠμοὶ δὲ μυρμηκίας καὶ θύμους, σὺν νίτρῳ καταπλασθέντες καὶ ἀλεύρῳ, αἴρουσι. καὶ τὰ φύλλα δὲ τὰ αὐτὰ δύναται. σὺν ὄξει δὲ καὶ ἁλσὶ καταπλασθέντες, ἀχῶρας. πίτυρα καὶ ἐπινυκτίδας ἰῶνται. παρατρίβεται δὲ αὐτῆς καὶ τὰ συκώδη καὶ τραχέα τῶν βλεφάρων. καὶ λεῦκαι δὲ καταπλάσσονται τοῖς τῆς μελαίνης συκῆς φύλλοις ἢ τοῖς κλάδοις. ποιεῖ καὶ πρὸς τὰ κυνόδηκτα σὺν μέλιτι. καὶ πρὸς τὰ κηρία. ἀνασπῶσι δὲ οἱ ὄλυνθοι καὶ ὀστᾶ σὺν μήκωνος ἀγρίας φύλλοις. δοθιῆνάς τε σὺν κηρῷ διαλύουσι. σὺν ὀρόβῳ δὲ καὶ οἴνῳ καταπλασθέντες, πρὸς μυγαλῆς δήγματα καὶ σκολοπένδρας ἁρμόζουσι. γίνεται δὲ καὶ κονία ἀγρίας συκῆς καὶ ἡμέρου καέντων τῶν κλάδων ἐκ τῆς τέφρας. πολύβροχον δὲ αὐτὴν δεῖ ποιεῖν καὶ παλαιοῦν. ἁρμόζει δὲ καὶ πρὸς τὰ καυστικὰ καὶ γαγγραινούμενα. ἀνακαθαίρει δὲ καὶ ἀναλίσκει τὰ περισσά. χρῆσθαι δὲ αὐτῇ δεῖ, σπόγγον βρέχοντας συνεχῶς καὶ ἐπιτιθέντας. ἐφ' ὧν δὲ καὶ ἐγκλύζοντας ὡς ἐπὶ δυσεντερικῶν καὶ παλαιῶν ῥευμάτων. καὶ κόλπων ὑπονόμων καὶ μεγάλων. καθαίρει γὰρ καὶ κολλᾷ καὶ σαρκοῖ, καὶ συμφύει ἐοικότως τοῖς ἐναίμοις. καὶ ποτίζεται δὲ πρὸς αἵματος ἐκθρόμβωσιν καὶ πτώματα ῥήγματα. σπάσματα. σὺν ὕδατος κυάθῳ προσφάτως διυλισμένη. καὶ ἐλαίου μιγέντος ὀλίγου. κοιλιακοῖς τε καὶ δυσεντερικοῖς, καθ' ἑαυτὴν κυάθου πλῆθος βοηθεῖ διδομένη. καὶ τοῖς νευρικοῖς δὲ καὶ σπάσμασι, σύγχρισμα ἁρμόδιον σὺν ἐλαίῳ, ἱδρῶτας κινοῦσα. καὶ πρὸς γύψου πόσιν καὶ φαλαγγίων δήγματα πίνεται. παρέχουσι δὲ τὰ αὐτὰ καὶ αἱ λοιπαὶ κονίαι. μάλιστα δὲ ἡ δρυίνη. στυπτικαὶ δέ εἰσι πᾶσαι.

Περὶ περσέας. κεφ. ρπζ.

Περσέα δένδρον ἐστὶν ἐν αἰγύπτῳ. καρπὸν φέρον ἐδώδιμον. εὐστόμαχον. ἐφ' οὗ καὶ τὰ λεγόμενα κρανοκόλαπτα φαλάγγια εὑρίσκεται. μάλιστα δὲ ἐν τῇ θηβαΐδι. δύναμιν δὲ ἔχει τὰ φύλλα λεῖα ἐπιπλαττόμενα ξηρά, αἱμορραγίαν ἱστᾶν. τοῦτο δὲ ἱστόρησάν τινες ἐν περσίδι, ἀναιρετικὸν εἶναι. μετατεθὲν δὲ εἰς αἴγυπτον, ἀλλοιωθῆναι καὶ ἐδώδιμον γενέσθαι.

Περὶ ἰβηρίδος. κεφ. ρπη.

Ἰβηρὶς ἤτοι καρδαμαντικὴ ἔχει τὰ φύλλα παρόμοια καρδάμῳ. ἐν ἔαρι δὲ εὐθαλέστερα. μῆκος δὲ ὅσον πηχυαῖον ἢ ἔλαττον. φύεται δὲ ἐν ἀγεωργήτοις τόποις. θέρους δὲ γαλακτικὸν ἄνθος προβάλλει. καὶ τότε ἐστὶ δραστικώτερον. ἔχει δὲ δύο ῥίζας παρομοίας καρδάμῳ. θερμαντικὰς καὶ καυστικάς. αὗται γὰρ ἀγαθαὶ αἱ ῥίζαι πρὸς ἰσχιαδικούς. σὺν

λίπους ὑείου πεπαριχυμένου, ὡς ἐμπλαστρῶδες γίνεσθαι κατάπλασμα μέχρις ὡρῶν τεττάρων. ἔπειτα ἐν βαλανείῳ ἐμβιβαζέσθω. καὶ ἐλαίῳ μετρίου τοῖς τόποις ἐπιχειέσθω.

Περὶ ἁλικακάβου. κεφ. ρπθʹ.

Ἁλικάκαβος. οἱ δὲ, δόρκαιον. οἱ δὲ, στρυχνόν. οἱ δὲ, μανικόν. οἱ δὲ, δορίκνυον. οἱ δὲ, φυσαλίς. οἱ δὲ, καλλαΐδα. ῥωμαῖοι, ἀπολινάρις μίνορ. οἱ δὲ, ἔρβα οὐλτικάνα. οἱ δὲ, ὀψαγίμ. δακοὶ κωκαλίδα. ἀφροὶ καικκάβουμ. θάμνος ἐστὶ κλάδους ἔχουσα πολλοὺς δυσθραύστους. στελεχώδεις. φύλλα πλεῖστα λιπαρά. ἐμφερῆ μηλοκηδονίῳ. ἄνθος ἐρυθρόν. καρπὸν ἐν θυλακίοις μικροῖς. κροκίζοντα ὡσπερ ἐρεβίνθου. σπέρμα στρογγύλον. ὥσπερ ὀρόβου ἐν ἢ ἕξ. φύεται δὲ ἐν πέτραις οὐ πόρρω θαλάσσης. ταύτης ὁ χυλὸς ἐν οἴνῳ ποθεὶς < αʹ, ὕπνον ἄγει, ὡς τοῦ ὀποῦ μήκωνος. ὁ δὲ καρπὸς οὐρητικός ἐστι. δίδοται δὲ ὑδρωπικοῖς ὡσεὶ κορύμβους ιβʹ. πλείονες γὰρ ποθέντες ἔκστασιν ἐργάζονται. βοηθοῦντες δὲ, μελικράτῳ πολλῷ πινόμενοι. μίσγυνται δὲ καὶ ἀνωδυνοῖς τροχίσκοις ὁ χυλὸς αὐτῆς καὶ ὁ φλοιὸς αὐτῆς. ἑψηθεὶν δὲ ἐν οἴνῳ καὶ διακρατούμενον ἐν τῷ στόματι ὀδονταλγίας παύει. ὁ δὲ χυλὸς τῆς ῥίζης μετὰ μέλιτος χρισθεὶς, ἀμβλυωπίας παραιτεῖται.

ΠΕΔΑΚΙΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ ἈΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ὝΛΗΣ ἸΑΤΡΙΚΗΣ. ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

ἐ Ν τῷ πρώτῳ βιβλίῳ φίλτατε ἄρειε, ὄντι πρώτῳ τῶν περὶ ὕλης ἡμῖν συντεταγμένων, παρεδώκαμεν τὸν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων, καὶ τῶν γεννωμένων ἐξ αὐτῶν ὀπῶν τε καὶ δακρύων καὶ καρπῶν λόγον. ἐν δὲ τούτῳ δευτέρῳ ὄντι, ἐπελευσόμεθα περί τε ζώων καὶ μέλιτος καὶ γάλακτος καὶ στέατος καὶ τῶν λεγομένων σιτηρίων. ἔτι δὲ λαχάνων. ὑποτάξαντες αὐτοῖς ὅσα δριμέα τῶν βοτανικῶν κέχρηται δυνάμει. διὰ τὸ συγγένειαν ἔχειν αὐτὰ ὥσπερ τὰ σκόροδα καὶ τὰ κρόμμυα. καὶ νᾶπυ. ἵνα μὴ διαζευχθῇ τῶν ὁμογενῶν ἡ δύναμις.

Περὶ ἐχίνου θαλασσίου. κεφ. ρλʹ.

Ἐχῖνος θαλάττιος, εὐστόμαχος. εὐκοίλιος. οὐρητικός. οὗ τὸ ὄστρακον ὠμὸν, μίσγυνται χρησίμως ὀπτηθὲν, τοῖς περὶ τὰς ψώρας ἁρμόζουσι σμήγμασι. κεκαυμένον δὲ καθαίρει τὰ ῥυπαρὰ ἕλκη. καὶ καταστέλλει τὰ ὑπερσαρκοῦντα.

Περὶ τοῦ χερσαίου ἐχίνου. κεφ. ρλαʹ.

Καὶ τοῦ χερσαίου δὲ ἐχίνου τὸ δέρμα καὲν, πρὸς ἀλωπεκίας μετὰ πίσσης ὑγρᾶς καταχριόμενον, ἁρμόζει. ἡ δὲ σὰρξ σκελετευθεῖσα καὶ πινομένη μετὰ ὀξυμέλιτος, βοηθεῖ νεφριτικοῖς. καὶ τοῖς ὑπὸ σάρκα ὕδρωψι. καὶ σπασμώδεσιν. ἐλεφαντιῶσι. καχέκτοις. ξηραίνει δὲ καὶ τοὺς περὶ τὰ σπλάγχνα ῥευματισμούς. καὶ τὸ ἧπαρ δὲ αὐτοῦ ξηρανθὲν ἐπ᾿ ὀστράκου ἡλιακοῦς καὶ ἀποτεθὲν, πρὸς τὰ αὐτὰ ὁμοίως ἁρμόζει διδόμενον.

Περὶ ἱπποκάμπου. κεφ. ρλβʹ.

Ἱππόκαμπος, θαλάσσιόν ἐστι ζῶον μικρόν. οὗ καέντος ἀναληφθεῖσα ἡ τέφρα πίσσῃ ὑγρᾷ ἢ ὀξυγγίῳ ἢ ἀμαρακίνῳ μύρῳ καὶ καταχρισθεῖσα, ἀλωπεκίας δασύνει.

δ

Περὶ πορφύρας. κεφα. ρϟγ΄.

Πορφύρα καεῖσα δύναμιν ἔχει ξηραντικήν. σμηκτικὴν ὀδόντων. ὑπερσαρκωμάτων δὲ κατασταλτικήν. ἀνακαθαρτικὴν ἑλκῶν. ἀπουλωτικήν. Περὶ κηρύκων. κεφα. ρϟδ΄.

Τὰ αὐτὰ δὲ ποιοῦσι καὶ οἱ κήρυκες καέντες. εἰσὶ δὲ μᾶλλον καυστικοί. ἐὰν δέ τις ἁλῶν αὐτοὺς πληρώσας ἐν ὠμῇ χύτρᾳ καύσῃ, ἁρμόζουσι πρὸς σμῆξιν ὀδόντων καὶ κατακαύματα ἐπιπλασθέντες. ἐᾶν δὲ δεῖ ἀποστρανοῦσθαι τὸ φάρμακον. μετὰ δὲ τὴν ἀπούλωσιν τοῦ τραύματος, αὐτὸ ἀποπίπτει. γίνεται δὲ καὶ ἄσβεστος ἐξ αὐτῶν ὡς ὑποδείξομεν ἐν τῷ περὶ ἀσβέστου λόγῳ. Περὶ ἰονίων. κεφα. ρϟε΄.

Ἰόνια δὲ καλεῖται τὰ ἐπὶ τῶν κηρύκων καὶ πορφυρῶν μέσα, περὶ οἷς ἡ ἕλιξ ἐστὶ τοῦ ὀστράκου. καίεται δὲ ὁμοίως δύναμιν ἔχοντα καυστικωτέραν τῶν κηρύκων καὶ τῆς πορφύρας, διὰ τὸ πιέζειν αὐτῶν τὴν φύσιν. αἱ δὲ σάρκες τῶν κηρύκων, εὔστομοι καὶ εὐστόμαχοι. κοιλίαν δὲ οὐ μαλάσσουσι. Περὶ μυάκων. κεφ. ρϟϛ΄.

Μύακες διαφέρουσιν οἱ ποντικοί. καέντες δὲ τὸ αὐτὸ δρῶσι τοῖς κήρυξιν. ἰδιαίτερον δὲ πλυθέντες ὡς μόλιβδος, χρησιμεύουσιν εἰς τὰ ὀφθαλμικὰ σὺν μέλιτι. ἐκτήκοντες παχύτητας βλεφάρων καὶ σμήχοντες λευκώματα, καὶ τὰ ἄλλως ἐπισκοτοῦντα ταῖς κόραις. ἡ δὲ σὰρξ αὐτῶν κυνοδήκτοις ἐπιτίθεται ὠφελίμως. Περὶ τελλινῶν. κεφ. ρϟζ΄.

Τελλῖναι δὲ νεαραὶ εὐκοίλιαι. μάλιστα δὲ ὁ ἐξ αὐτῶν ζωμός. ταριχηραὶ δὲ καεῖσαι καὶ τριβεῖσαι λεῖαι καὶ μετὰ κεδρίας ἐπισταζόμεναι, τὰς ἐκτιλθείσας τῶν βλεφάρων τρίχας οὐκ ἐῶσιν αὖθις φυῆναι. Περὶ χημῶν. κεφ. ρϟη΄.

Καὶ ὁ ἐκ τῶν χημῶν δὲ καὶ τῶν ἄλλων κογχαρίων ζωμός, κοιλίαν κινεῖ ἑψόμενος μετὰ ὀλίγου ὕδατος. μετ᾽ οἴνου δὲ λαμβάνεται.

Περὶ ὄνυχος. κεφ. ρϟθ΄.

Ὄνυξ ἐστὶ πῶμα κογχυλίου, ὅμοιον τῷ τῆς πορφύρας. εὑρισκόμενον ἐν τῇ ἰνδίᾳ, ἐν ταῖς ναρδοφόροις λίμναις. διὸ καὶ ἀρωματίζει νεμομένων τῶν κογχυλίων τὴν νάρδον. συλλέγεται δέ, ἐπειδὰν ὑπὸ τῶν αὐχμῶν ἀναξηρανθῶσιν αἱ λίμναι. διαφέρει δὲ ὁ ἀπὸ τῆς ἐρυθρᾶς κομιζόμενος, ὑπόλευκος ὢν καὶ λιπαρός. μέλας δὲ ὁ βαβυλώνιος καὶ μικρότερος. ἀμφότεροι δὲ εὐώδεις, θυμιώμενοι· καστορίζοντες πως τῇ ὀσμῇ. ἐγείρουσι δὲ καὶ οὗτοι ὑποθυμιαθέντες τὰς ὑστερικῶς πνιγομένας. καὶ ἐπιληπτικούς. ποθέντες δὲ κοιλίαν μαλάσσουσιν. αὐτὸ δὲ τὸ κογχύλιον καέν, ποιεῖ ὅσα καὶ ἡ πορφύρα καὶ ὁ κήρυξ. Περὶ κοχλίου χερσαίου. κεφα. σ΄.

Κοχλίας χερσαῖος εὐστόμαχος. δύσφθαρτος. ἄριστος δὲ ὅ, τε ἐν σαρδῶνι καὶ λιβύῃ καὶ ἀστυπαλίᾳ καὶ σικελίᾳ καὶ χίῳ γινόμενος. καὶ ὁ ἐν ταῖς κατὰ λιγυρίαν ἄλπεσι πωματίας καλούμενος. καὶ ὁ θαλάσσιος δὲ εὐστόμαχος καὶ εὐέκκριτος. ὁ δὲ ποτάμιος βρομώδης, καὶ ὁ ταῖς ἀκάνθαις καὶ τοῖς θαμνίσκοις προσκεκολλημένος ἀγρίοις. ὅν τινες σέσιλον καλοῦσι. ταρακτικός ἐστι κοιλίας καὶ στομάχου. ἐμετοποιός. δύναται δὲ πάντων τὰ ὄστρακα κεκαυμένα θερμαίνειν καὶ καίειν. σμήχειν λέπρας. ἀλφούς. ὀδόντας. οὐλὰς δὲ τὰς ἐν ὀφθαλμοῖς καὶ λευκώματα καὶ ἐφήλεις. καὶ ἀμβλυωπίας, μετὰ τῆς σαρκὸς ὅλοι καέντες καὶ λειανθέντες καὶ ἐγχριόμενοι σὺν μέλιτι ἀποκαθαίρουσιν. ὠμοὶ δὲ σὺν τοῖς κελύφοις καταπλασθέντες, ἐξικμάζουσι τὰ ὑδρωπικὰ οἰδήματα. καὶ οὐκ ἀφίστανται πρὶν ἢ πᾶν ἀνικμασθῆναι τὸ ὑγρόν. καὶ ποδαγρι-

κὰς δὲ φλεγμονὰς πραΰνουσι. καὶ σκόλοπας ἕλκουσιν ὁμοίως καταπλασθέντες καὶ ἔμμηνα ἄγουσι λεῖοι προστιθέμενοι. αἱ δὲ σάρκες αὐτῶν λεῖαι σὺν σμύρνῃ καὶ λιβανωτῷ καταπλασθεῖσαι, τραύματα καὶ μάλιστα τὰ κατὰ τὰ νεῦρα κολλῶσι. καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας σὺν ὄξει λειανθέντες ἐπέχουσι. ζῶσα δὲ ἡ σὰρξ καταποθεῖσα τοῦ λιβυκοῦ μάλιστα, ἀλγηδόνας στομάχου παύει. μετὰ δὲ τοῦ ὀστράκου ὅλος τριβεὶς καὶ μετ᾽ οἴνου καὶ σμύρνης ποθεὶς ὀλίγος, κωλικοὺς θεραπεύει καὶ κύστεως ἀλγήματα. ἀνακολλᾷ δὲ τρίχας ὁ χερσαῖος. ἐάν τις βελόνην κατὰ τῆς σαρκὸς αὐτοῦ φέρων τῷ προϊσταμένῳ γλοιώδει προσάπτηται τῶν τριχῶν.

Περὶ καρκίνων χερσαίων. κεφ. σα'.

Καρκίνων ποταμίων καέντων, ἡ τέφρα κοχλιαρίων δυοῖν πλῆθος σὺν γεντιανῆς ῥίζης κοχλιαρίῳ ἑνί. καὶ οἴνῳ ποθεῖσα ἐπὶ ἡμέρας γ', βοηθεῖ λυσσοδήκτοις ἐνεργῶς. σὺν δὲ μέλιτι ἑφθῷ, ῥαγάδας τὰς ἐν ποσὶ καὶ τὰς ἐν δακτυλίῳ καὶ χιμέθλας καὶ καρκινώματα παρηγορεῖ. λεῖοι δὲ ὠμοὶ σὺν γάλακτι ὀνείῳ ποθέντες, βοηθοῦσι δήγμασιν ἑρπετῶν. φαλαγγίων. σκορπίων πληγαῖς. ἑφθοὶ δὲ σὺν ζωμῷ ἐσθιόμενοι, φθισικοὺς ὠφελοῦσι. καὶ τοὺς λαγωὸν θαλάσσιον πεπωκότας. τριφθέντες δὲ μετ᾽ ὠκίμου καὶ προστεθέντες, σκορπίους κτείνουσι. δύνανται δὲ τὰ αὐτὰ καὶ οἱ θαλάσσιοι. πλὴν ἧττον ἐνεργοῦσι.

Περὶ σκορπίου χερσαίου. κεφ. σβ'.

Σκορπίος χερσαῖος ὠμὸς λεῖος ἐπιτεθεὶς, βοήθημα τῆς ἰδίας πληγῆς γίνεται. εὑρίσκεται δὲ καὶ ὀπτηθεὶς πρὸς τὸ αὐτό.

Περὶ σκορπίου θαλασσίου. κεφ. σγ'.

Τοῦ δὲ θαλασσίου σκορπίου ἡ χολὴ ἁρμόζει πρὸς τὰς ἐν ὀφθαλμοῖς ὑποχύσεις καὶ λευκώματα καὶ ἀμβλυωπίας.

Περὶ δράκοντος θαλασσίου. κεφ. σδ'.

Δράκων θαλάσσιος ἀναπτυχθεὶς καὶ ἐπιτεθεὶς, ἴαμά ἐστι πρὸς τὴν ἐκ τῆς ἀκάνθης αὐτοῦ πληγήν.

Περὶ σκολοπένδρας. κεφ. σε'.

Σκολόπενδρα θαλασσία ἑψηθεῖσα ἐν ἐλαίῳ καὶ καταχρισθεῖσα, ψιλοῖ τρίχας. ψαυσθεῖσα δὲ κνησμοὺς ἐργάζεται.

Περὶ νάρκης. κεφ. σς'.

Νάρκη θαλασσία ἐπιτεθεῖσα ἐπὶ χρονίων ἀλγημάτων τῶν περὶ κεφαλὴν, πραΰνει τὸ σφοδρὸν τοῦ ἀλγήματος. καὶ ἕδραν δὲ ἐκτρεπομένην ἢ προσπίπτουσαν, στέλλει προστεθεῖσα.

Περὶ σαρκὸς ἐχίδνης. κεφ. σζ'.

Ἐχίδνης σὰρξ ἑψηθεῖσα καὶ ἐσθιομένη, ὀξυδορκεῖς ποιεῖ τὰς ὄψεις. καὶ πρὸς τὰ νευρικὰ ἁρμόζει. καὶ τὰς αὐξομένας χοιράδας ἵστησι. δεῖ δὲ ἐκδείραντας αὐτὴν, ἀποκόπτειν κεφαλὴν καὶ τὴν οὐρὰν, διὰ τὸ ἐν αὐτοῖς ἄσαρκον. μυθώδης γὰρ ἡ πρὸς τὸ μέτρον ἀποκοπὴ τῶν ἄκρων. τὸ δὲ λοιπὸν πλύναντας καὶ τεμαχίσαντας, ἕψειν μετὰ ἐλαίου καὶ οἴνου καὶ ἁλῶν ὀλίγων καὶ ἀνήθου. φασὶ δὲ τοὺς προσφερομένους φθεῖρας γεννᾶν. ὅπερ ἐστὶ ψεῦδος. προσιστοροῦσι δὲ ἔνιοι καὶ μακροβίους γίνεσθαι τοὺς ἐσθίοντας αὐτάς. κατασκευάζονται δὲ καὶ ἅλες ἐξ αὐτῶν πρὸς τὰ αὐτά. πλὴν οὐχ ὁμοίως ἐνεργοῦσι. καθίεται δὲ ἔχιδνα ζῶσα εἰς καινὴν χύτραν. καὶ μετ᾽ αὐτῆς ἁλῶν ἰχάδων τετριμμένων ἀνὰ ξέστας ε' μετὰ μέλιτος κυάθων ς'. περιχρίεται πηλῷ τὸ πῶμα τῆς χύτρας. καὶ ὀπτᾶται ἐν καμίνῳ, ἄχρις οὗ ἀνθρακωθῶσιν οἱ ἅλες. μετὰ δὲ τοῦτο λεοτριβηθέντες, ἀποτίθενται ἐνίοτε μιγνυμένου πρὸς εὐστομαχίαν αὐτοῖς, ναρδοστάχυος ἢ φύλλου ἢ μαλαβάθρου βραχέος.

Περὶ ὄφεως γήρως. κεφα. ση.

Γῆρας ὄφεως ἑψηθὲν ἐν οἴνῳ, βοήθημά ἐστιν ὠταλγίας ἐγχεόμενον, καὶ ὀδονταλγίας διακλυζόμενον. μίσγεται δὲ αὐτὸ καὶ εἰς ὀφθαλμικὰς δυνάμεις. μάλιστα δὲ τὸ τῆς ἔχεως.

Περὶ λαγωοῦ θαλαττίου. κεφ. σθ.

Λαγωὸς θαλάσσιος ἔοικε μὲν μικρᾷ τευθίδι. δύναται δὲ λεῖος καταπλασθεὶς καθ' ἑαυτὸν καὶ μετὰ ἀκαλύφης τρίχας ψιλοῦν.

Περὶ λαγωοῦ χερσαίου. κεφα. σι.

Τοῦ δὲ χερσαίου λαγωοῦ ὁ ἐγκέφαλος, ὀπτὸς βιβρωσκόμενος ὠφελεῖ τρόμους τοὺς κατὰ πάθος γινομένους. καὶ ὀδοντιάσεις ἐπὶ παιδίων παρατριβόμενος ἢ ἐσθιόμενος. ἡ δὲ κεφαλὴ αὐτοῦ καεῖσα καὶ καταχρισθεῖσα μετὰ στέατος ἀρκείου ἢ ὄξους, ἀλωπεκίας θεραπεύει. ἡ δὲ πιτύα ποθεῖσα μετὰ ἡμέρας τρεῖς, μετὰ τὴν ἄφεδρον, ἀτόκιος εἶναι ἱστορεῖται. ἐπέχει δὲ καὶ τὴν ἐκ μήτρας ῥύσιν. καὶ κοιλίας. ὠφελεῖ δὲ καὶ ἐπιληπτικούς. καὶ πρὸς τὰ θανάσιμα μετ' ὄξους πινομένη. μάλιστα δὲ πρὸς γάλακτος θρόμβωσιν καὶ ἐχιδνῶν δήγματα. τὸ δὲ αἷμα αὐτοῦ θερμὸν καταχριόμενον, ἐφήλιδας καὶ ἀλφοὺς καὶ φακοὺς θεραπεύει.

Περὶ τρυγόνος θαλασσίας. κεφα. σια.

Τρυγόνος θαλασσίας τὸ κέντρον, ὃ δὴ ἀπὸ τῆς οὐρᾶς αὐτῆς πέφυκεν ἀνεστραμμένον ταῖς φολίσιν, ὀδονταλγοῦντα πραΰνει. θρύπτει γὰρ καὶ ἐκβάλλει.

Περὶ σηπίας. κεφ. σιβ.

Σηπίας ἑψηθείσης τὸ μέλαν βιβρωσκόμενον δύσπεπτον. κοιλίας μαλακτικόν. τὸ δὲ ἀπ' αὐτῆς ὄστρακον σχηματισθὲν εἰς κολλύρια, ἁρμόζει πρὸς παράτριψιν τραχέων βλεφάρων. καὲν δὲ ἐν τῷ ἰδίῳ ὀστράκῳ, ἄχρις οὗ τὸ πλακῶδες αὐτοῦ ἀποστῇ, σμήχει λεῖον ἀλφούς. πίτυρα. ὀδόντας. ἐφήλεις. μίγνυνται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ πλυθέν. ποιεῖ δὲ καὶ πρὸς λευκώματα κτηνῶν ἐμφυσώμενον. καὶ πτερύγια τὰ ἐν ὀφθαλμοῖς τήκει. σὺν ἁλσὶ λεῖον προσαγόμενον.

Περὶ τρίγλης. κεφα. σιγ.

Τρίγλα συνεχῶς ἐσθιομένη ἀμβλυωπίας δοκεῖ κατασκευαστικὴ ὑπάρχειν. ὠμὴ δὲ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα, θαλασσίου δράκοντος καὶ σκορπίου καὶ ἀράχνης δήγματα ἰᾶται.

Περὶ ὄρχεως ἱπποποτάμου. κεφα. σιδ.

Ὄρχις ἱπποποτάμου ξηρανθεὶς καὶ λειανθεὶς, πίνεται μετ' οἴνου πρὸς ἑρπετῶν δήγματα.

Περὶ τῶν τοῦ κάστορος ὄρχεων. κεφα. σιε.

Κάστορος ὄρχις. ζῶόν ἐστιν ἀμφίβιον. τὸ πλεῖστον ἐν ὕδασι, σὺν ἰχθύσι, καὶ καρκίνοις τρεφόμενον. ποιεῖ μὲν καὶ πρὸς ἑρπετά. ἔστι δὲ καὶ πταρμικός. καὶ καθόλου ποικίλην ἔχει τὴν χρῆσιν. ποθεὶς γοῦν μετὰ γλήχωνος < πλῆθος δυοῖν, ἔμμηνα κινεῖ καὶ ἔμβρυα. καὶ δεύτερα ἐκβάλλει. πίνεται δὲ σὺν ὄξει. καὶ πρὸς ἐμπνευματώσεις. στρόφους λυγμούς. θανάσιμα φάρμακα. ἰξίαν. ἀνακαλεῖται δὲ καὶ τοὺς ληθαργικούς. καὶ τοὺς ὁπωσδήποτε καταφερομένους, ἐμβρεχόμενος σὺν ὄξει καὶ ῥοδίνῳ ἢ ὀσφραινόμενος ἢ ὑποθυμιώμενος. τὰ δὲ αὐτὰ ποιεῖ. ἁρμόζει δὲ ἢ τρόμοις ἢ σπασμοῖς ἢ παντὶ τῷ νευρώδει πινόμενός τε ἢ συγχριόμενος. καὶ καθόλου θερμαντικὴν ἔχει τὴν δύναμιν. ἐκλέγου δὲ ἀεὶ τοὺς συνεζευγμένους ὄρχεις ἐκ μιᾶς ἀρχῆς. ἀδύνατον γὰρ δύο φύσας ἐζευγμένας ἐν ἑνὶ ὑμένι εὑρεῖν. καὶ τὸ ἐντὸς ἔχοντας κηρῶδες. βαρύοσμον. βρωμῶδες. δριμύ. δηκτικόν. εὔθρυπτον. διαφρασσόμενόν τε συνεχῶς φυσικοῖς ὑμέσι. δολοῦσι δέ τινες αὐτὸ, ἀμμωνιακὸν ἢ κόμμι συμπεφυρμένον αἵματι καὶ καστορίῳ, ἐγχέοντες εἰς φύσαν καὶ ξηραίνοντες. μάτην δὲ ἱστορεῖται ὅτι διωκόμενον τὸ ζῶον ἀποσπᾷ τοὺς διδύμους καὶ ῥίπτει. ἀδύνατον γάρ ἐστιν

ἅψασθαι

ἅψασθαι αὐτῶν προσύπτων ὄντων ὥσπερ ὑός. δεῖ δὲ δελόντας τὸ δέρμα κομίσασθαι σὺν τῷ περιέχοντι ὑμένι τὸ ὑγρὸν, ὃν μελιτῶδες. καὶ οὕτω ξηράναντας ποτίζειν.

Περὶ γαλῆς κατοικιδίου. κεφ. σις´.

Γαλῆ κατοικίδιος περιφλεχθεῖσα καὶ δίχα τῶν ἐντὸς σκελετευθεῖσα δι' ἁλὸς καὶ ξηρανθεῖσα ἐν σκιᾷ παντὸς ἑρπετοῦ ἐνεργέστερόν ἐστι βοήθημα ποθεῖσα, μετὰ οἴνου < β´. ἔτι τοξικοῦ ἀντιφάρμακον ὁμοίως ληφθεῖσα. ἡ δὲ κοιλία αὐτῆς κορίῳ πλησθεῖσα καὶ σκελετευθεῖσα, θηριοδήκτοις καὶ ἐπιληπτικοῖς βοηθεῖ πινομένη. ὅλη δὲ καεῖσα ἐν χύτρᾳ, ποδαγρικοὺς ὠφελεῖ. τῆς τέφρας καταχριομένης μετ' ὄξους. τὸ δὲ αἷμα αὐτῆς καταχριόμενον, χοιράσι βοηθεῖ. ὠφελεῖ δὲ καὶ ἐπιληπτικούς. Περὶ βατράχων. σιζ´.

Βάτραχοι ἀντιφάρμακόν εἰσιν ἑρπετῶν πάντων. ζωμευθέντες ἐν ἁλσὶ καὶ ἐλαίῳ. τοῦ ζωμοῦ λαμβανομένου ὁμοίως. καὶ πρὸς χρονίους τῶν τενόντων ἀποστάσεις. καέντες δὲ καὶ ἐπιπασθέντες, αἱμορραγίαν στέλλουσι, καὶ ἀλωπεκίας θεραπεύουσι σὺν πίσσῃ ὑγρᾷ καταχριόμενοι. τῶν δὲ χλωρῶν βατράχων τὸ αἷμα ἐπιστάζόμενον, κωλύει τὰς ἐκτιλθείσας ἀπὸ τῶν βλεφάρων τρίχας φύεσθαι. ὠφελοῦσι καὶ ὀδονταλγίας συνεψόμενοι ὕδατι καὶ ὄξει καὶ διακλυζόμενοι. Περὶ αἰλούρου. σιη´.

Αἴλουρος νεαρὸς βιβρωσκόμενος, τρόφιμός ἐστι καὶ εὐκοίλιος. ταριχηρὸς δὲ ἄτροφος. ἀρτηρίας δὲ καθαίρει καὶ εὐήχους παρασκευάζει. καταπλασθεῖσα δὲ ἡ σὰρξ τοῦ ταριχηροῦ, σκόλοπας ἀνάγει, καὶ ἡ ἐξ αὐτοῦ δὲ ἅλμη ἁρμόζει ἐν ἀρχῇ δυσεντερικοῖς εἰς ἐγκάθισμα. καταπαύουσα τοὺς ῥευματισμοὺς εἰς τὴν ἐπιφάνειαν. καὶ ἐγκλυζομένη δὲ ἰσχιαδικοὺς θεραπεύει. Περὶ σμαρίδος. κεφ. σιθ´.

Σμαρίδος ταριχηρᾶς ἡ κεφαλὴ καεῖσα, ἕλκη στέλλει ὑπερσαρκοῦντα. ἔτι νομὰς ἵστησι καὶ τύλους. καὶ θύμους ἀναλίσκει. σκορπιοπλήκτοις τε καὶ κυνοπλήκτοις ἡ σὰρξ ἁρμόζει καθάπερ πᾶν τάριχος. Περὶ μαινίδος. σκ´.

Καὶ τῆς μαινίδος δὲ κεφαλὴ καεῖσα λεία, τὰς ἐν δακτύλῳ τετυλωμένας ῥαγάδας καταπλασθεῖσα ἀφίστησι. τὸ δὲ γάρον αὐτῆς τὰς ἐν σώματι σηπεδόνας διακλυζόμενον παύει. Περὶ κωβιοῦ. κεφ. σκα´.

Κωβιὸν πρόσφατον ἐὰν ἐμβαλὼν εἰς ὑείαν κοιλίαν καταῤῥάψῃς, καθεψήσῃς τε μεθ' ὕδατος ξεστῶν ιβ´ ἄχρι δυοῖν ξεστῶν, καὶ διηθήσας καὶ ἐξαιθριάσας ποτίσῃς, κοιλίαν ἀταράχως κάτω ὑπάξεις. καταπλασθεὶς δὲ καὶ τοὺς ὑπὸ κυνῶν δηχθέντας ἢ ἑρπετῶν ὠφελεῖ. Περὶ ὠμοταρίχου. κεφ. σκβ´.

Ὁ δὲ ὠμοτάριχος λεγόμενος, σάρξ ἐστι θύννου τεταριχευμένου. βοηθεῖ δὲ λαμβανόμενος τοῖς ὑπὸ ἐχίδνης τῆς καλουμένης πρηστῆρος δηχθεῖσι. δεῖ δὲ ὡς ὅτι πλεῖστον προσφέροντας οἶνον, ἀναγκάζειν πίνειν πολὺν καὶ ἐμεῖν. εἴς τε τὰς δριμυφαγίας μάλιστα ἁρμόζει. καταπλάσσεται δὲ καὶ ἐπὶ κυνοδήκτων ὠφελίμως. Περὶ γάρου.

Γάρον δὲ πᾶν τὸ ἐκ ταριχηρῶν ἰχθύων καὶ κρεῶν καταπλαττόμενον, νομὰς ἐφίστησι καὶ κυνοδήκτους ἰᾶται. ἐνίεται δὲ καὶ τοῖς δυσεντερικοῖς καὶ ἰσχιαδικοῖς. ἐφθὸν μὲν ἵνα τὰ ἑλκωμένα ἐπικαύσῃ, ἐφθὸν δὲ ἵνα τὰ ἀνέλκωτα ἐρεθίσῃ.

Περὶ ζωμοῦ τῶν νεαρῶν ἰχθύων. κεφα. σκγ´.

Ζωμὸς δὲ ὁ ἐκ τῶν νεαρῶν ἰχθύων κοιλίας ὑπαγωγός. ποτὲ μὲν καθ' ἑαυτὸν πινόμενος. ποτὲ δὲ μετ' οἴνου. ἰδίως δὲ σκευάζεται πρὸς ταῦτα ὁ ἀπὸ τῶν φωκίων καὶ σκορπίων καὶ ἰου

λίδων καὶ περκίδων καὶ τῶν ἄλλων πετραίων ἁπαλῶν καὶ ἀβρώμων λιτῶς μεθ' ὕδατος καὶ ἐλαίου καὶ ἀνήθου. Περὶ κόρεων. κεφά. σκδ'.

Κόρεις οἱ ἀπὸ κλίνης ἐντιθέμενοι βρώμασι μετὰ κυάμων τὸν ἀριθμὸν ζ', καὶ καταπινόμενοι πρὸ τῆς ἐπισημασίας, ὠφελοῦσι τοὺς τεταρταΐζοντας. καὶ ἀσπιδοδήκτοις δὲ δίχα τῶν κυάμων καταπλαθέντες. ὑστερικῶς δὲ πνιγομένας ἀνακαλοῦνται ὀσφραινόμενοι. σὺν οἴνῳ δὲ ἢ ὄξει ποθέντες βδέλλας ἐξάγουσι. δυσουρίαν τε παύουσιν ἐντιθέμενοι τῷ οὐρητικῷ πόρῳ λεῖοι. Περὶ κουβαρίδων. κεφ. σκε'.

Ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις, ζῶά εἰσι πολύποδα· σφαιρούμενοι κατὰ τὰς ἐπαφὰς τῶν χειρῶν. οὗτοι ποθέντες σὺν οἴνῳ βοηθοῦσι δυσουρίᾳ τε καὶ ἰκτέρῳ. διαχριθέντες δὲ μετὰ μέλιτος, συναγχικοὺς ὠφελοῦσι. καὶ πρὸς ὠταλγίαν δὲ λεῖοι σὺν ῥοδίνῳ θερμανθέντες ἐν κελύφῳ καὶ ῥόας ἐνσταγέντες, ἁρμόζουσιν. Περὶ σίλφης. κεφ. σκς'.

Σίλφης τῆς ἐν τοῖς ἀρτοκοπείοις εὑρισκομένης, τὰ ἐντὸς τριβόμενα σὺν ἐλαίῳ ἢ ἑψόμενα καὶ ἐνσταζόμενα, ὠταλγίας παύει. Περὶ πνεύμονος θαλασσίου. κεφ. σκζ'.

Πνεύμων θαλάσσιος πρόσφατος λειανθεὶς, ποδαγριῶντας καὶ χυμεθλιῶντας, ὠφελεῖ καταπλασσόμενος. Περὶ χοιρίου πνεύμονος.

Ὁ δὲ χοίριος καὶ ἄρνειος καὶ ἄρκειος πνεύμων, τὰ ἐκ τῶν ὑδάτων παρατρίμματα ἐπιτιθέμενοι, ἀφλέγμαντα τηροῦσιν. Περὶ πνεύμονος ἀλώπεκος. κεφά. σκη'.

Καὶ ὁ τῆς ἀλώπεκος πνεύμων ξηρανθεὶς καὶ ποθεὶς, ἀσθματικοὺς ὀνίνησι. καὶ τὸ στέαρ δὲ αὐτῆς τακὲν καὶ ἐγχυθὲν, ὠτὸς πόνον παύει. Περὶ ἥπατος ὀνείου. κεφά. σκθ'.

Ἧπαρ ὄνειον ἐσθιόμενον ὀπτὸν, ἐπιληπτικοὺς ὠφελεῖ. νήστεις δὲ λαμβανέτωσαν.

Περὶ αἰδοίου ἄρρενος ἐλάφου. κεφά. σλ'.

Αἰδοῖον ἄρρενος ἐλάφου σὺν οἴνῳ ποθὲν λεῖον, τοῖς ὑπὸ ἐχιδνῶν δηχθεῖσι βοηθεῖ.

Περὶ ὀνύχων ὄνων. κεφά. σλα'.

Ὄνυχες ὄνων καέντες ἢ ποθέντες ἐπὶ ἡμέρας ἱκανὰς πλῆθος κοχλιαρίων δυοῖν, ἱστοροῦνται ἐπιληπτικοὺς ὠφελεῖν. ἐλαίῳ δὲ φυραθέντες χοιράδας διαφοροῦσιν. ἐπιπλαθέντες δὲ, χυμέθλας θεραπεύουσι. Περὶ λειχήνων ἵππων. κεφά. σλβ'.

Λειχῆνες ἵππων, εἰσὶ δὲ τύλοι κατ' ἐπιγραφὴν ἐντετυλωμένοι παρὰ τοῖς γόνασι καὶ παρὰ ταῖς ὁπλαῖς, ποθέντες λεῖοι μετ' ὄξους, ἐπιληψίας ἱστοροῦνται θεραπεύειν. Περὶ αἰγῶν ὀνύχων.

Οἱ δὲ τῶν αἰγῶν ὄνυχες καέντες, ἀλωπεκίας καταχριόμενοι σὺν ὄξει θεραπεύουσι.

Περὶ ἥπατος αἰγός. κεφά. σλγ'.

Τοῦ δὲ ἥπατος τῆς αἰγὸς ὀπτωμένου, ὁ ἀπορρέων ἰχὼρ ἐγχριόμενος, νυκτάλωψιν ἁρμόζει. κἂν τὴν ἀτμίδα δέ τις ἑψομένου αὐτοῦ δέχηται, ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς ὠφελεῖται. ἁρμόζει δὲ καὶ ἐσθιόμενον ὀπτὸν πρὸς τὰ αὐτά. φασὶ δὲ καὶ ἐπιληπτικοὺς ἐλέγχεσθαι φαγόντας μάλιστα τὸ τράγειον ἧπαρ.

Περὶ ἥπατος κάπρου. κεφά. σλδ'.

Τὸ δὲ τοῦ κάπρου ἧπαρ νεαρὸν καὶ ξηρὸν λεῖον σὺν οἴνῳ πινόμενον, ἑρπετῶν καὶ κυνῶν δήγματα ὠφελεῖ. Περὶ κυνὸς λυσσῶντος. κεφά. σλε'.

Κυνὸς λυσσῶντος ἧπαρ βιβρωσκόμενον ὀπτὸν ὑπὸ τῶν δηχθέντων ὑπ' αὐτοῦ, ἀπεριπτώτους ὑδροφοβίας τηρεῖν πιστεύεται. χρῶνται δὲ εἰς προφυλακὴν καὶ τῷ κυνόδοντι τοῦ δακόντος ἐπιδήσαντες εἰς κύστιδα καὶ περιάπτοντες τοῖς βραχίοσι.

περὶ κα

Περὶ καττυμάτων. κεφα. σλϛ'.

Τὰ δὲ ἀπὸ τῶν καττυμάτων παλαιὰ δέρματα, κεκαυμένα καὶ λεῖα καταπλασσόμενα, πυρίκαυτα καὶ παρατρίμματα καὶ τὰ ἐξ ὑποδημάτων θλίμματα, θεραπεύει.

Περὶ κόπρου αἰθυίας. κεφα. σλζ'.

Αἰθυίας κόπρος σκελετευθεὶς καὶ ποθεὶς μεθ᾽ ὑδρομέλιτος κοχλιαρίων δυοῖν πλῆθος, ἐκβάλλει δευτέρα.

Περὶ ἀλεκτορίδων. κεφα. σλη'.

Ἀλεκτορίδες ἀνασχισθεῖσαι καὶ ἐπιτεθεῖσαι ἔνθερμοι, τοῖς ἑρπετῶν δήγμασι βοηθοῦσι. δεῖ δὲ συνεχῶς ἀλλάσσειν.

Περὶ ἐγκεφάλου ἀλεκτορίδος. κεφ. σλθ'.

Ὁ δὲ ἐγκέφαλος αὐτῶν ἐν πόματι θηριοδήκτοις σὺν οἴνῳ δίδοται. καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας ἐπέχει. τοῦ δὲ ἄρρενος τὸ κατὰ τὰ ἐντὸς ὑποκείμενον τῇ κοιλίᾳ κερατοειδές. ἀποδερόμενον δὲ ἐν ταῖς ἑψήσεσι ξηρανθὲν, ἁρμόζει στομαχικοῖς, λεῖον μετ᾽ οἴνου πινόμενον. Ὁ δὲ τῶν παλαιῶν ἀλεκτρυόνων ζωμὸς, δίδοται πρὸς κάθαρσιν κοιλίας. ἐξελόντας δὲ τὰ ἔντερα, δεῖ ἀντεμβάλλειν ἅλας. καὶ καταρράψαντας ἑψεῖν μετὰ ὕδατος ξεστῶν κ'. καταγαγόντας εἰς κοτύλας γ'. δίδοται δὲ πᾶν ἐξαιθριασθέν. ἔνιοι δὲ συνέψουσι κράμβην θαλασσίαν. ἢ λινόζωστιν. ἢ κνίκον. ἢ πολυπόδιον. ἄγει δὲ παχέα ὠμὰ, γλοιώδη, μέλανα. ἁρμόζει δὲ πυρετοῖς χρονίοις. ἄσθμασι. ἀρθριτικοῖς. ἐμπνευματουμένοις στομάχοις. ἡ δὲ κοιλία τούτων ταριχευθεῖσα καὶ ξηρανθεῖσα ἐν σκιᾷ, ἐπὶ ταῖς ὑπερκαθάρσεσι ταῖς ἀπὸ φαρμάκων κενωτικῶν, ὅσον γ' λαμβανομένη, βοήθημά ἐστιν ἄριστον. ἵστησι γὰρ παραχρῆμα τὴν κένωσιν. δεῖ δὲ τρίμμα ποιεῖν καὶ σινῶν μετὰ ὕδατος καὶ διδόναι.

Περὶ ὠοῦ. κεφ. σμ'.

Ὠὸν τὸ ἁπαλὸν τροφιμώτερον τοῦ ῥοφητοῦ. καὶ τοῦ ἁπαλοῦ τὸ σκληρόν. ἡ δὲ λέκυθος αὐτοῦ χρησίμη, πρὸς ὀφθαλμῶν περιωδυνίας. ὀπτηθεῖσα σὺν κρόκῳ καὶ ῥοδίνῳ. πρός τε τὰς περὶ δακτύλιον φλεγμονὰς καὶ κονδυλώματα, σὺν μελιλώτῳ. μετὰ ῥοὸς δὲ ἢ κηκίδος τηγανισθεῖσα, καὶ βρωθεῖσα ἵστησι κοιλίαν. καὶ καθ᾽ ἑαυτὴν δὲ προεψηθεῖσα.

Περὶ λευκοῦ τοῦ ὠοῦ. κεφ. σμα'.

Τὸ δὲ λευκὸν αὐτοῦ ὠμὸν ὂν ψύχει. ἐμπλάττει. παρηγορεῖ ἐγχυματισθὲν ἐπὶ ὀφθαλμῶν φλεγμαινόντων. κατακαύματά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι παραχρῆμα ἐπιχρισθέν. πρόσωπά τε ἀνεπίκαυτα τηρεῖ. ἀνακόλλημα δέ ἐστι ῥευματιζομένων σὺν λιβανωτῷ κατὰ τοῦ μετώπου κείμενον. φλεγμονάς τε ὀφθαλμῶν πραΰνει ἐρίῳ ἀναληφθὲν μιγέντος αὐτῷ ῥοδίνου καὶ οἴνου καὶ μέλιτος. ὠμὸν δὲ ῥοφηθὲν, αἱμορροΐδος δήγμασι βοηθεῖ. ἀκροχλιαρὸν δὲ πρὸς κύστεως δηγμοὺς καὶ ἑλκωσιν νεφρῶν. καὶ τραχυσμοὺς τραχείας ἀρτηρίας. καὶ αἵματος ἀναγωγὰς καὶ κατάρρους καὶ θώρακος ῥευματισμοὺς ἁρμόζει.

Περὶ τεττίγων. κεφ. σμβ'.

Τέττιγες ὀπτοὶ ἐσθιόμενοι, τοῖς περὶ τὴν κύστιν ἀλγήμασι βοηθοῦσιν.

Περὶ ἀκρίδων.

Ἀκρίδες ὑποθυμιώμεναι, δυσουρίας μάλιστα τὰς ἐπὶ γυναικῶν ὠφελοῦσι. τὴν δὲ σάρκα ἀχρεῖαν ἔχουσιν. ἡ δὲ λεγομένη ἀκρὶς ἀσίρακος ἢ ὄνος, ἄπτερός ἐστι καὶ μεγαλό-

κῶλος. πρόσφατος. ξηρανθεῖσα δὲ σφόδρα σκορπιοδήκτοις ὠφελεῖ πινομένη σὺν οἴνῳ. χρῶνται δὲ αὐτῇ κατακόρως οἱ κατὰ λέπτιν λίβυες.

Περὶ φίνιδος. κεφά. σμγ΄.

Φίνις τὸ ὄρνεον ὃ ῥωμαῖοι καλοῦσιν ἀσσύφραγον, τούτου ἡ κοιλία κατολίγον ποτιζομένη, λίθους ἐξουρεῖσθαι ποιεῖν ἱστορεῖται. Περὶ κορυδαλλοῦ. κεφά. σμδ΄.

Κορυδαλλὸς ὀρνίθιόν ἐστι μικρόν· ἔχον κατὰ τῆς κορυφῆς ὑπεροχὴν ὥσπερ ταῶνος. οὗτος βρωθεὶς ὀπτὸς, κοιλιακοὺς ὠφελεῖ. Περὶ χελιδόνος. κεφά. σμε΄.

Χελιδόνος νεοσσοὺς τοὺς ἐκ τῆς πρώτης νεοσσοποιΐας, αὐξομένης τῆς σελήνης ἀνατεμὼν, εὑρήσεις ἐν τῇ γαστρὶ λίθους. ἐξ ὧν δύο λαβὼν, ἕνα ποικίλον καὶ τὸν ἕτερον καθαρὸν, πρὸ τοῦ ἐπιψαῦσαι τῆς γῆς ἐνδύσας εἰς δέρμα δαμάλεως ἢ ἐλάφου, καὶ περιάψας βραχίονι ἢ τραχήλῳ, ἐπιληπτικοὺς ὠφελήσεις. πολλάκις δὲ καὶ παντελῶς ἀποκαταστήσεις. βιβρωσκόμεναι δὲ ὥσπερ αἱ συκαλίδες, ὀξυωπίας εἰσὶ φάρμακον. καὶ ἡ ἀπ᾽ αὐτῶν δὲ τέφρα καὶ ἡ τῶν μητέρων καεισῶν ἐν χύτρᾳ μετὰ μέλιτος χρισθεῖσα, ὀξυδορκίαν ποιεῖ. ἁρμόζει δὲ καὶ συναγχικοῖς διαχριομένη. καὶ πρὸς σταφυλῆς καὶ παρισθμίων φλεγμονάς. σκελετευθεῖσαι δὲ αὗται καὶ οἱ νεοσσοὶ, συναγχικοὺς ὠφελοῦσι πινόμεναι μεθ᾽ ὕδατος πλῆθος. < α΄. Περὶ ἐλέφαντος. κεφ. σμϛ΄.

Ἐλέφαντος ὀδόντος ῥίνισμα, παρωνυχίας καταπλασθὲν θεραπεύει. δύναμιν δὲ ἔχει στυπτικήν. Περὶ ἀστραγάλου ὑός. κεφ. σμζ΄.

Ἀστράγαλος ὑὸς καυθεὶς μέχρις ἂν ἐκ μέλανος γένηται λευκὸς, καὶ λεῖος ποθεὶς, ἐμπνευματώσεις κώλου καὶ στρόφους χρονίους ἰᾶται.

Περὶ ἐλάφου κέρατος. κεφ. σμη΄.

Ἐλάφου κέρας κεκαυμένον καὶ πεπλυμένον, ἁρμόζει πινόμενον πλῆθος δυοῖν κοχλιαρίων αἱμοπτοϊκοῖς. δυσεντερικοῖς. κοιλιακοῖς. ἰκτερικοῖς. κύστεως ἀλγήμασι μετὰ τραγακάνθης. ῥοικαῖς δὲ γυναιξὶ μετὰ ὑγροῦ τοῦ πρὸς τὸ πάθος ἁρμόζοντος. καίεται δὲ ἐν καμίνῳ καταβληθὲν καὶ κοπὲν εἰς ὠμὴν χύτραν περιπεπλασμένην πηλῷ, ἄχρις ἂν λευκὸν γένηται. πλύνεται δὲ ὡς καδμία. τὸ δὲ τοιοῦτον ἁρμόζει πρὸς τὰ ἐν ὀφθαλμοῖς ἕλκη καὶ ῥεύματα. καὶ ὀδόντας παρατριβόμενον σμήχει. ὠμὸν δὲ θυμιαθὲν, ἑρπετὰ διώκει. ἀποζεσθὲν δὲ μετ᾽ ὄξους καὶ διακλυζόμενον, παρηγορεῖ γομφιάσεις.

Περὶ καμπῶν. κεφά. σμθ΄.

Κάμπαι αἱ ἐπὶ τῶν λαχάνων γινόμεναι, περιχριόμεναι σὺν ἐλαίῳ, ἀδήκτους ἀπὸ τῶν ἰοβόλων φυλάττειν λέγονται. Περὶ κανθαρίδων. κεφ. σν΄.

Κανθαρίδες εἰς ἀπόθεσιν εὔθετοι αἱ ἀπὸ τοῦ σίτου. ἃς βαλὼν εἰς ἀκόνιτον ἀγγεῖον, καὶ τὸ στόμα περιδήσας ὀθονίῳ ἀραιῷ καθαρῷ, περικατάστρεψον ἀτμῷ ζέοντος ὄξους δριμυτάτου. καὶ ἕως ἂν πνιγῶσι κράτει. εἶτα διαπείρας λίνῳ ἀποτίθεσο. ἐνεργέσταται δέ εἰσιν αἱ ποικίλαι. καὶ μηλίνας ἐπικαρσίους ζώνας ἔχουσαι ἐν τοῖς πτεροῖς. ἐπιμήκεις τὸ σῶμα. ἁδραί. ἐμπίμελοι, ὡς αἱ σίλφαι. ἄτονοι δέ εἰσιν αἱ μονόχρωμοι.

Περὶ βουπρήστου, κεφ. σνα΄.

Ὡσαύτως δὲ ἀποτίθενται καὶ αἱ βουπρήστεις, εἶδος οὖσαι κανθαρίδων. καὶ αἱ πιτυοκάμπαι. αὗται ἢ ἐπὶ κοσκίνου ἐπαιωρούμεναι, θερμοσποδιᾷ φωγνύμεναι, ἐπὶ βραχὺ ἀποτίθενται. δύναμις δὲ αὐτῶν κοινὴ, σηπτική. ἑλκωτική. θερμὴ, ἑλκτική. ὅθεν μίσγονται φαρ

μάκοις

μάκοις τοῖς τοῦ καρκινώδους καὶ λέπρας καὶ λειχῆνας ἀγρίους θεραπεύουσιν. ἄγουσι δὲ καὶ ἔμμηνα πεσσοῖς μαλακτικοῖς μιγεῖσαι. ἔνιοι δὲ ἱστόρησαν τὰς κανθαρίδας καὶ ὑδρωπικοῖς βοηθεῖν· μισγομένας ἀντιδότοις ὡς οὔρησιν κινούσας. οἱ δὲ, τὰ πτερὰ αὐτῶν καὶ τοὺς πόδας τοῖς πιοῦσιν αὐτὰς ἀντιφάρμακον ἀνέγραψαν.

Περὶ σαλαμάνδρας. κεφ. σξ΄.

Σαλαμάνδρα, εἶδός ἐστι σαύρας. ἔστι δὲ νωχελές. ποικίλον. μάτην πιστευθὲν μὴ καίεσθαι. δύναμιν δὲ ἔχει σηπτικήν. ἑλκωτικήν. θερμαντικήν. μίσγεται δὲ σηπτικοῖς καὶ λεπρικοῖς ὡς ἡ κανθαρίς. καὶ ἀποτίθεται ὁμοίως. ψιλοῖ δὲ καὶ τρίχας τακεῖσα μετ' ἐλαίου. φυλάσσεται δὲ καὶ ἐν μέλιτι ἐξεντερισθεῖσα. τῶν ποδῶν καὶ τῆς κεφαλῆς ἀφαιρεθέντων εἰς τὴν αὐτὴν χρῆσιν.

Περὶ ἀράχνης. κεφ. σξα΄.

Αράχνη τὸ ζῶον, ὃ λύκον ἔνιοι ἢ λύκειον καλοῦσι, συμμαλαχθεῖσα σπληνίῳ. καὶ ἐμπλασθεῖσα εἰς ὀθόνην, προστεθεῖσα μετώπῳ ἢ κροτάφοις, τριταϊκὰς περιόδους ὑκάζει. τὸ δὲ ὕφος αὐτῆς ἐπιτιθέμενον αἷμα ἵστησι. καὶ ἀφλεγμάντα τηρεῖ τὰ ἐπιπόλαια τῶν ἑλκῶν. ἔστι δὲ καὶ ἕτερον εἶδος ἀράχνης, κατασκευάζον τὸν ὑμένα λευκὸν λεπτὸν καὶ πυκνόν. ὃ ἱστορεῖται ἐνδεόμενον εἰς κυτίδα, καὶ περιαπτόμενον βραχίονι, τεταρταϊκὰς περιόδους θεραπεύειν. συνεψηθὲν δὲ ῥοδίνῳ ὠταλγίαις βοηθεῖ ἐγχεόμενον.

Περὶ σαύρας. κεφ. σξβ΄.

Σαύρας ἡ κεφαλὴ λεία ἐπιτεθεῖσα, σκόλοπας ἐξάγει καὶ πάντα τὰ ἐμπεπηγότα. αἴρει δὲ καὶ μυρμηκίας. καὶ ἀκροχορδόνας καὶ ἴονθους. τὸ δὲ ἧπαρ αὐτῆς ἐντεθὲν τοῖς τῶν ὀδόντων βρώμασιν, ἀπονίαν ποιεῖ. ὅλη δὲ ἀνασχισθεῖσα, καὶ ἐπιτεθεῖσα σκορπιοπλήκτοις κουφίζει.

Περὶ σηπός. κεφ. σξγ΄.

Σὴψ ἣν ἔνιοι σαύραν ἐκάλεσαν χαλκιδικήν, ἐν οἴνῳ ποθεῖσα, τοὺς ὑπ' αὐτῆς δηχθέντας ἰᾶται.

Περὶ σκίγκου.

Σκίγκος ὁ μέν τίς ἐστιν αἰγύπτιος, ὁ δὲ, ἰνδικός. ἄλλος ἐν τῇ ἐρυθρᾷ γεννώμενος. ἕτερος δὲ ἐν τῇ λυδίᾳ τῆς μαυρουσίας εὑρίσκεται. ἔστι δὲ κροκόδειλος χερσαῖος. ἰδιογενής. ταριχευόμενος ἐν καρδάμῳ. φασὶ δὲ δύναμιν ἔχειν πινόμενον τὸ περὶ τοὺς νεφροὺς αὐτοῦ μέρος, ὅσον < πλῆθος μετ' οἴνου, ὁρμητικὴν πρὸς τὰ ἀφροδίσια. ἀποπαύεσθαι δὲ τὴν ἐπίτασιν τῆς προθυμίας, φακοῦ ἀφεψήματι μετὰ μέλιτος πινομένῳ ἢ θριδακος σπέρματι μεθ' ὕδατος. μίσγονται δὲ καὶ ἀντιδότοις.

Περὶ τῶν τῆς γῆς ἐντέρων. κεφ. σξδ΄.

Γῆς ἔντερα λεῖα ἐπιτεθέντα, νεύρων ἀποκοπὰς κολλᾶ. λύει δὲ καὶ τριταίους, ἑψηθέντα δὲ σὺν χηνείῳ στέατι, διαθέσεις ὤτων ἐγχυματιζόμενα θεραπεύει. συνεψηθέντα δὲ ἐλαίῳ καὶ ἐγχεόμενα εἰς τὸ ἀντικείμενον οὖς, ὀδονταλγίαις βοηθεῖ. ἄγει δὲ καὶ οὖρα λεῖα πινόμενα σὺν γλυκεῖ.

Περὶ μυογάλης. κεφ. σξε΄.

Μυογάλη ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα, ἄκος ἐστὶ τοῦ ἰδίου δήγματος.

Περὶ μυῶν. κεφ. σξς΄.

Μύας τοὺς κατοικιδίους ἀνασχισθέντας, σκορπιοπλήκτοις ὠφελίμως ἐπιτίθεσθαι ὁμολογεῖται. βρωθέντας δὲ ὀπτοὺς ὑπὸ παίδων, ἀναξηραίνειν τὸ ἐν τοῖς στόμασιν αὐτῶν σίελον.

Περὶ γάλακτος. κεφ. σξζ΄.

Γάλα κοινῶς μὲν πᾶν, εὔχυμον. τρόφιμον. μαλακτικὸν κοιλίας. φυσητικὸν στομάχου καὶ ἐντέρων. ὑδαρέστερον μέντοι τὸ ἐαρινὸν τοῦ θερινοῦ. καὶ τὸ ἀπὸ χλωρᾶς νομῆς μᾶλλόν ἐστι μαλακτικὸν κοιλίας. ἔστι δὲ καλὸν γάλα, τὸ λευκὸν καὶ ὁμαλὸν τῇ παχύτητι. καὶ συστρεφόμενον ἐπειδὰν ἐπιστάζῃ ὄνυχι. τὸ δὲ αἴγειον ἧττον κοιλίας ἅπτεται διὰ τὸ τὰς αἶγας τὸ πλέ-

(ον στυφού-

σιν νομῇ χρῆται, δρυῒ καὶ ἄγνῳ καὶ θαλλίᾳ καὶ τερμίνθῳ. ὅθεν καὶ εὐστόμαχον τυγχάνει. τὸ δὲ προβάτειόν ἐστι παχύτερον καὶ γλυκὺ καὶ πάνυ λιπαρόν, οὐχ οὕτω δὲ εὐστόμαχον. τὸ μέντοι βόειον καὶ ὄνειον καὶ ἵππειον, εὐκοιλιώτερα καὶ ταρακτικά. πᾶν δὲ γάλα κοιλίας καὶ στομάχου ἀνατρεπτικόν, ὅπου ἐστὶ νομὴ σκαμμωνίας ἢ ἐλλεβόρου ἢ λινοζώστιδος ἢ κληματίδος, ὡς καὶ ἐν τοῖς Ἰουστίνοις ὄρεσιν ὑφ' ἡμῶν ἱστόρηται. αἱ γὰρ αἶγες νεμόμεναι τοῦ λευκοῦ ἐλλεβόρου τὰ φύλλα, κατὰ τὴν πρώτην ἐκβλάστησιν αὐτῶν, αὗται ἐμοῦσι, καὶ τὸ γάλα ἀνατρεπτικὸν στομάχου καὶ ναυτίας γίνεται. ἑψηθὲν δὲ πᾶν γάλα στεγνωτικὸν γίνεται κοιλίας, καὶ μάλιστα τὸ διαπύροις κόχλαξιν ἐξικμασθέν. κοινῇ δὲ καὶ ταῖς ἐντὸς ἑλκώσεσι βοηθεῖ, μάλιστα δὲ βρόγχου, πνεύμονος, ἐντέρων, νεφρῶν, κύστεως. καὶ πρὸς τοὺς τῆς ἐπιφανείας κνησμούς, ἐξανθήματα καὶ κακοχυμίας, δίδοται νεαρὸν μετὰ μέλιτος ὠμοῦ καὶ ὕδατος συνανακραθέντος ὀλίγου, μισγομένων καὶ ἁλῶν. ἀφυσότερον δὲ γίνεται ἀποζεσθὲν ἅπαξ. τὰ δὲ τῆς κοιλίας μεθ' ἑλκώσεως ῥεύματα, ἄχρις ἡμίσεος τοῖς κόχλαξιν ἑψηθὲν ὠφελεῖ.

Περὶ ὀρροῦ γάλακτος. κεφα. σξη.

Ἔχει δὲ πᾶν γάλα παραπεπλεγμένον τὸν ὀρρόν. ὃς ἑψόμενος πρὸς κάθαρσιν εὐτονώτερος γίνεται. διδόμενος ἐφ' ὧν δίχα δριμύτητος ἔκκρισιν βουλόμεθα ποιῆσαι, ὡς ἐπὶ μελαγχολικῶν, ἐπιληπτικῶν, λέπρας, ἐλεφαντιάσεως, καὶ ἐξανθημάτων τῶν περὶ ὅλον τὸ σῶμα.

Περὶ σχιστοῦ γάλακτος. κεφα. σξθ.

Σχίζεται δὲ πᾶν γάλα ζεννύμενον ἐν καινῇ χύτρᾳ κεραμίᾳ, κινούμενον κλάδῳ συκίνῳ νεοτμήτῳ, καὶ μετὰ τὸ ζέσαι δὶς ἢ τρὶς ἐπιρραίνεται ὀξυμέλιτος κύαθος, πρὸς ἑκάστην κοτύλην τοῦ γάλακτος. οὕτω γὰρ διορίζεται ὁ ὀρρὸς τοῦ τυρώδους. δεήσει δὲ πρὸς τὸ μὴ ὑπερζεῖν τὸ γάλα, ἐν τῇ ἑψήσει σπόγγῳ ἐκ ψυχροῦ συνεχῶς ἀποψᾶν τὸ χεῖλος τῆς χύτρας, καὶ ξέστην ἀργυροῦν πλήρη ὕδατος ψυχροῦ καθιέναι. ποτίζεται δὲ ὁ ὀρρὸς ἐκ διαστήματος κατὰ κοτύλην ἄχρι πέντε κοτυλῶν. ἐν δὲ τοῖς μεταξὺ διαστήμασι περιπατείτωσαν οἱ πίνοντες. ποιεῖ δὲ τὸ πρόσφατον γάλα καὶ πρὸς τοὺς ἀπὸ τῶν θανασίμων φαρμάκων δηγμοὺς καὶ πυρώσεις, ὡς κανθαρίδας ἢ πιτυοκάμπης, ἢ σαλαμάνδρας, ἢ βουπρήστεως ἢ ὑοσκυάμου, ἢ δορυκνίου, ἢ ἀκονίτου, ἢ ἐφημέρου. πρὸς δὲ τοῦτο μάλιστα τὸ βόειον συμφέρει ἰδίως ἁρμόζον. διακλύζεται δὲ καὶ πρὸς ἑλκώσεις στομάτων καὶ παρισθμίων εἰς ἀναγαργάρισμα. ἰδίως δὲ τὸ ὄνειον διακλυζόμενον, οὖλα καὶ ὀδόντας κρατύνει. τοὺς δὲ τῆς κοιλίας μεθ' ἑλκώσεως ῥευματισμοὺς καὶ τεινεσμοὺς προβάτειον ἢ βόειον ἢ αἴγειον ἵστησιν ἑψηθὲν διὰ κοχλάκων. ἐγκλύζεται δὲ καὶ καθ' αὑτὸ καὶ μετὰ πτισάνης ἢ χόνδρου χυλοῦ, ἱκανῶς πραΰνον τὴν τῶν ἐντέρων δῆξιν. ἐγκλύζεται δὲ καὶ μήτρα ἡλκωμένη.

Περὶ γυναικείου γάλακτος. κεφα. σο.

Τὸ δὲ τῆς γυναικὸς γάλα γλυκύτατόν ἐστι καὶ τροφιμώτατον. ὠφελεῖ δὲ θηλαζόμενον, στομάχου δῆξιν καὶ φθίσιν. ἁρμόζει δὲ καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν. μιγὲν δὲ λιβανωτῷ λείῳ ἐνστάζεται τοῖς ἐκ πληγῆς αἱμαχθεῖσιν ὀφθαλμοῖς. καὶ ποδαγρικοὺς ὠφελεῖ σὺν μηκωνείῳ καὶ κηρωτῇ καταχριόμενον. ἄχρηστον δὲ πᾶν γάλα σεληνιακοῖς ἢ ἐπιληπτικοῖς.

τικοῖς· σκοτωματικοῖς· ἐπιληπτικοῖς· τοῖς τὸ νευρῶδες πάσχουσι. πυρέσσουσι. κεφαλαλγοῦσιν. εἰ μή ποτε καθάρσεως ἕνεκά τις προσφέρει τὸ σχιστὸν ὡς ὑποδέδεικται. ἱστοροῦσι δέ τινες τὸ τοῦ πρωτοτόκου κυνὸς γάλα, ψιλοῦν τρίχας καταχρισθέν. καὶ θανασίμων φαρμάκων ἀντιφάρμακον ποθέν. καὶ τεθνηκότων ἐμβρύων ἐκβόλιον.

Περὶ τυροῦ νεαροῦ. κεφά. σοά.

Τυρὸς νεαρὸς δίχα ἁλῶν ἐσθιόμενος τρόφιμος· εὐστόμαχος· εὐανάδοτος· σαρκῶν ποιητικός. κοιλίας μετρίως μαλακτικός. διαφέρων αὐτοῦ αὐτὸς παρὰ τὴν τοῦ γάλακτος φύσιν, ἀφ' οὗ σκευάζεται. ἑψηθεὶς δὲ καὶ ἐκβληθεὶς, εἶτα ὀπτηθεὶς, σταλτικὸς γίνεται κοιλίας. ὠφελεῖ δὲ καταπλασσόμενος ὀφθαλμῶν φλεγμονὰς καὶ ὑπώπια. ὁ δὲ νεαλὴς, εὐτροφώτερος ἐσθιόμενος. καὶ πρὸς καθαίρεσιν σαρκὸς ἐπιτήδειος. κακοστόμαχος. λυπῶν κοιλίαν καὶ ἔντερα. ὁ δὲ παλαιότερος, κοιλίας σταλτικός. καὶ ὁ ἐξ αὐτοῦ ὀῤῥὸς, κυνῶν τροφιμώτατος.

Περὶ ἱππάκης. κεφά. σοβ.

Ἡ δὲ καλουμένη ἱππάκη, τυρός ἐστιν ἵππειος· βρωμώδης καὶ πολύτροφος. ἀναλογῶν τῷ βοείῳ. ἔνιοι δὲ ἱππάκην ἐκάλεσαν τὴν ἵππειον πιτύαν.

Περὶ βουτύρου καὶ τῆς ἐξ αὐτοῦ λιγνύος. κεφά. σογ.

Βούτυρον σκευάζεται καλὸν ἐκ τοῦ λιπαρωτάτου γάλακτος. τοιοῦτον δέ ἐστι τὸ προβάτειον. γίνεται δὲ καὶ ἐκ τοῦ αἰγείου ἐν ἀγγείοις κινουμένου τοῦ γάλακτος. καὶ χωριζομένου τοῦ λίπους. ἔχεται δὲ δυνάμεως μαλακτικῆς. ἐλαιώδους. ὅθεν κοιλίας τε ἐκλύει πλέον ποθέν. ἔτι πρὸς τὰ θανάσιμα μὴ παρόντος ἐλαίου χρησιμεύει. μιχθὲν δὲ μέλιτι καὶ παρατριφθὲν, ὀδοντιάσεις ὠφελεῖ. καὶ τοὺς τῶν οὔλων ὀδαξισμοὺς ἐπὶ παίδων καὶ ἄφθας. ἔξωθεν δὲ καταπλασσόμενον, εὔτροφον καὶ ἀψιδρανίωτον τηρεῖ τὸ σῶμα. ποιεῖ δὲ ἔτι πρὸς φλεγμονὰς καὶ σκληρίας ὑστέρας τὸ μὴ δυσῶδες μηδὲ παλαιόν. πρός τε δυσεντερίας καὶ πρὸς κώλου ἑλκώσεις ἐγκλυζόμενον. πυοποιοῖς τε μίγνυται χρησίμως. καὶ μάλιστα ἐπὶ τῶν κατὰ τὰ νεῦρα καὶ μήνιγγας καὶ κύστιν καὶ τράχηλον τραυμάτων. τὸ δ' αὐτὸ πληροῖ καὶ καθαίρει καὶ σαρκοῖ, καὶ τοὺς ὑπὸ ἀσπίδος δηχθέντας ἐπιτιθέμενον ὠφελεῖ. μίγνυται δὲ ἐν προσοψήμασιν ἀντὶ ἐλαίου τὸ νεαρόν. καὶ ἐν τοῖς πέμμασιν στέατος.

Συνάγεται δὲ καὶ λιγνὺς ἐκ τοῦ βουτύρου τὸν τρόπον τοῦτον· εἰς λύχνον καινὸν ἐγχέας τὸ βούτυρον ἅψον. καὶ πωμάσας ἀγγείῳ κεραμέῳ σωληνοειδεῖ κατὰ τὰ ἄνωθεν, τρήματα δὲ ἐκ τῶν ὑπὸ πόδας ἔχοντι ὥσπερ οἱ κλίβανοι, ἔα καίεσθαι. ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον βούτυρον, ἄλλο ἐπίχει· καὶ ποίει τὸ αὐτὸ ἕως ἂν ὅσον πλῆθος βούλει αἰθαλώσῃς. εἶτα ἀπόσυρον πτερῷ καὶ χρῶ. δύναμιν δὲ ἔχει εἰς τὰ ὀφθαλμικὰ ξηραίνει καὶ ἀποστύφει, ἐφίστησι δὲ τὰ ῥεύματα. καὶ τὰ ἕλκη ἀπουλοῖ ταχέως.

Περὶ ἐρίων. κεφά. σοδ.

Ἔρια ῥυπαρὰ ἄριστα τὰ ἁπαλά. καὶ τὰ ἀπὸ τοῦ τραχήλου καὶ τῶν μηρῶν. ἁρμόζοντα ἐναρχῆ πρὸς τραύματα. θλάσματα. ἀποσύρματα. πελιώματα, ὀστῶν κατάγματα

βρεχόμενα ὄξει καὶ ἐλαίῳ ἢ οἴνῳ. δεκτικὰ γὰρ ὄντα τῶν ἐμβρεγμάτων καὶ μαλακτικὰ διὰ τὸν οἴσυπον. ποιεῖ καὶ πρὸς κεφαλαλγίας καὶ στομάχου πόνους καὶ παντὸς ἄλλου τόπου, σὺν ὄξει καὶ ῥοδίνῳ ἐπιτιθέμενον.

Περὶ ἐρίων κεκαυμένων. κεφα. σοε'.

Τὰ δὲ κεκαυμένα ἔρια, δύναμιν ἔχει ἐσχαρωτικήν· ὑπερσαρκωμάτων σταλτικήν· ἀπουλωτικὴν ἑλκῶν. καίεται δὲ καθαρὰ διαξανθέντα ἐν ὠμῇ χύτρᾳ ὥσπερ τὰ λοιπά. τὸν αὐτὸν τρόπον καὶ κροκύδες καίονται θαλασσίας πορφύρας. τινὲς δὲ σὺν τῷ ῥύπῳ διαξάναντες τὰ ἔρια καὶ μέλιτι δεύσαντες, καίουσιν ὡσαύτως. ἄλλοι δὲ διαθέντες ὀβελίσκους ἐπὶ πλατυστόμου κεραμεοῦ ἀγγείου διεστῶτας ἀπ᾿ ἀλλήλων καὶ ἐπιθέντες σχίδακας δᾳδίων ἰσχνάς, καὶ ἐπάνω θέντες τὰ ἔρια διεξασμένα καὶ βεβρεγμένα ἐλαίῳ οὕτως ὥστε μὴ ἀποστάζειν, καὶ πάλιν σχίδακας καὶ ἔρια ἐναλλὰξ τιθέντες, ἐκ τῶν δᾳδίων κούφως ὑφάπτουσι. καέντα δὲ αἴρουσι. καὶ ἔτι λίπος ἢ πίττα ἐκ τῶν δᾳδίων ὑπορρεῖ, συναναιροῦνται καὶ ἀποτίθενται. πλύνεται δὲ εἰς τὰ ὀφθαλμικά. ἐν κεραμέῳ κρατῆρι ὕδατος ἐπιχεομένου. καὶ καταρασσομένου εὐτόνως ταῖς χερσί. καὶ μετὰ τὸ ἀποκαταστῆναι ἀποχεομένου τοῦ ὑγροῦ, καὶ ἄλλου ἐπιχεομένου καὶ πάλιν ἀναταρασσομένου. καὶ τοῦτο γίνεται ἄχρις ἂν προσαγόμενον τῇ γλώττῃ ἢ μὴ δάκνῃ· ποσῶς δὲ στύφῃ.

Περὶ οἰσύπου. κεφα. σος'.

Οἴσυπος δὲ λέγεται τὸ ἐκ τῶν οἰσυπηρῶν ἐρίων λίπος. ὃ κατασκευάσεις οὕτως. λαβὼν ἔρια μαλακὰ οἰσυπηρὰ ἐκπλῦνον ἐστρουθισμένα θερμῷ ὕδατι. ἅμα ἐκθλίβων πᾶσαν τὴν ῥυπαρίαν, ἣν βαλὼν εἰς κρατῆρα πλατύστομον καὶ ἐπιχέας ὕδωρ ἀνάχει. ἀρυτῆρι ταράσσων ῥαγδαίως ἕως ἂν ἀφρίσῃ. ἢ ξύλῳ ἀνατάρασσε εὐτόνως, μέχρις ἂν ὁ πολὺς ἀφρὸς καὶ ῥυπαρὸς συλλεγῇ. εἶτα καταῤῥαινε θαλάσσῃ. καὶ ὅτε καταστῇ τὸ ἐπινηχόμενον λίπος, ἀναλάμβανε εἰς ἕτερον κεραμεοῦν ἀγγεῖον. ἐπιχέας τε ὕδωρ εἰς τὸν κρατῆρα, πάλιν τάρασσε καὶ καταῤῥαινε τῇ θαλάσσῃ τὸν ἀφρόν. καὶ ἀναλάμβανε. καὶ τὸ αὐτὸ ποίει ἄχρις ἂν μηκέτι ἀφρὸς ἐφίστηται δαπανηθέντος τοῦ λίπους. τὸν μέντοι ἀνῃρημένον οἴσυπον τῇ χειρὶ μαλάξας, παραχρῆμα ἀναιροῦ εἴ τινα ἔχει ἀκαθαρσίαν. στραγγίζων τὸ πρῶτον ὕδωρ καὶ ἄλλο ἐπιχέων. καὶ κινῶν τῇ χειρί. ἄχρις ἂν προσαγόμενος τῇ γλώττῃ μὴ δάκνῃ ποσῶς δὲ στύφῃ. λιπαρός τε καὶ λευκὸς φανῇ. οὕτω δὴ ἀποτίθεσο εἰς ἀγγεῖον κεραμεοῦν. ἐν ἡλίῳ δὲ θερμῷ γινέσθω πάντα. ἔνιοι δὲ διηθήσαντες τὸ λίπος, πλύνουσιν ἐν ὕδατι ψυχρῷ ταῖς χερσὶν ἀνατρίβοντες, ὡς τὴν κηρωτὴν αἰγυπτίας. γίνεται δὲ ὁ τοιοῦτος λευκότερος. οἱ δὲ πλύναντες τὰ ἔρια καὶ ἐκθλίψαντες τὸν ῥύπον, ἕψουσι μεθ᾿ ὕδατος ἐν λέβητι πυρὶ κούφῳ. καὶ τὸ ἐφιστάμενον λίπος ἀφαιροῦντες, πλύνουσιν ὕδατι ὥσπερ εἴρηται. καὶ διυλίσαντες εἰς λοπάδιον κεραμεοῦν ἔχον ὕδωρ θερμόν, λινῷ τε ῥάκει περιπωμάσαντες, τιθέασιν ἐν ἡλίῳ. μέχρις ἂν αὐτάρκως παχὺς καὶ λευκὸς γένηται. ἔνιοι δὲ διὰ δύο ἡμερῶν ἀποχέοντες τὸ πρῶτον ὕδωρ, ἄλλο ἐπιχέουσιν. ἔστι δὲ βελτίων ὁ ἀστρούθιστος καὶ λεῖος. ὄζων ἐρίων οἰσυπηρῶν. ἀνατριβόμενός τε μεθ᾿ ὕδατος ψυχροῦ ἐν μύακι καὶ λευκαινόμενος. καὶ οὐδὲν ἔχων ἐν ἑαυτῷ σκληρὸν ἢ συνεστηκός. ὥσπερ ὁ δολιζόμενος κηρωτῇ ἢ στέατι. δύναμιν δὲ ἔχει θερμαντικήν.

τικήν· πληρωτικὴν ἑλκῶν· μαλακτικὴν μάλιστα τῶν περὶ δακτύλιον καὶ ὑστέραν σὺν μελιλώτῳ καὶ βουτύρῳ. καὶ ἔμβρυα καὶ ἔμμηνα ἐν ἐρίῳ προστιθέμενος ἄγει, πρός τε τὰ ἐν ὠσὶ καὶ ἐν αἰδοίῳ σὺν χηνείῳ στέατι. ποιεῖ δὲ καὶ εἰς περιβεβρωμένους κανθούς. καὶ ψωρώδεις τὰ βλέφαρα τετυλωμένα καὶ τριχορροοῦντα. καίεται δὲ ἐπὶ ὀστράκου καινοῦ μέχρις αὐτὸ φρυχθὲν ἀποβάλῃ τὸ λίπος. συνάγεται δὲ ἡ λιγνὺς ἐξ αὐτοῦ ὡς ὑπεδείξαμεν ἁρμόζουσα πρὸς τὰ ὀφθαλμικά.

Περὶ πυτίας λαγωοῦ. κεφ. σοζ'.

Πυτία λαγωοῦ ἁρμόζει σὺν οἴνῳ ὁλκῇ τριωβόλου πρὸς θηριοδήκτους καὶ κοιλιακοὺς καὶ δυσεντερικούς. καὶ πρὸς ῥοϊκὰς γυναῖκας. πρός τε αἵματος θρόμβωσιν καὶ ἀναγωγὰς τὰς ἐκ θώρακος. προστιθεμένη τε μετὰ κάθαρσιν τῇ μήτρᾳ μετὰ βουτύρου σύλληψιν ποιεῖ. ποθεῖσα δὲ φθείρει ἔμβρυα. μετὰ δὲ τὴν ἄφεδρον ἀτόκιός ἐστιν. ἡ δὲ τοῦ ἵππου ὑπηνίων ἱππάκη καλουμένη, ἰδίως ἁρμόζει ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν. ἐρίφου δὲ καὶ ἀρνὸς καὶ νεβροῦ καὶ δορκάδος καὶ πλατυκέρωτος καὶ δόρκου καὶ ἐλάφου καὶ μόσχου καὶ βουβάλου, ὁμοίαν ἔχουσι δύναμιν. ἁρμόζουσαι πρὸς ἀκονίτου πόσιν σὺν οἴνῳ λαμβανόμεναι. καὶ πρὸς γάλακτος θρόμβωσιν μετ᾽ ὄξους. ἡ δὲ τοῦ νεβροῦ ἰδίως μετὰ τὰς καθάρσεις προστεθεῖσα ἐπὶ τρεῖς ἡμέρας, ἀτόκιόν ἐστιν. ἡ δὲ τῆς φώκης ἔοικε κατὰ τὴν δύναμιν καστορίῳ. δοκεῖ δὲ ἁρμόζειν μάλιστα ἐπιληπτικοῖς καὶ ὑστερικαῖς πνιξὶ πινομένη. δοκιμάζεται δὲ εἰ ἔστι φώκης, τὸν τρόπον τοῦτον. λαβὼν πυτίαν ζώου τινός, μάλιστα δὲ ἀρνός, καὶ ἐπιχέας ὕδωρ, ἔασον βραχὺν χρόνον. καὶ μετὰ ταῦτα ἐπίχει τὸ ἀπόβρεγμα κατὰ τῆς πυτίας τῆς φώκης. ἡ γὰρ ἀληθινὴ ἐξυδατοῦται ταχέως· ἡ δὲ μὴ τοιαύτη, διαμένει ὁμοία. λαμβάνεται δὲ ἐκ τῆς φώκης πυτία μήπω δυναμένων συννήχεσθαι τῶν σκύμνων. κοινῶς δὲ πᾶσα πυτία πήγνυσι μὲν τὰ διαλελυμένα. λύει δὲ τὰ συνεστῶτα.

Περὶ στέατος. κεφ. σοη'.

Στέαρ πρὸς μὲν τὰ περὶ μήτραν ἁρμόζει τὸ νεαρόν. χήνειον ἢ ὀρνίθειον. καὶ διχαλῶν τε ταριχευμένον. πολέμιον δὲ ὑστέρᾳ τὸ ἡλισμένον καὶ τὸ τῷ χρόνῳ μεταβεβλημένον εἰς δριμύτητα. πρόσφατον δὲ λαβὼν τοῦτο καὶ ἐξυμενίσας, ἔμβαλε εἰς λοπάδα καινὴν κεραμέαν, δὶς τοσοῦτον χωροῦσαν ἢ ὅσον ἐστὶ τὸ μέλλον θεραπεύεσθαι. εἶτα θεὶς εἰς ὀξύτατον ἥλιον τὸ ἀγγεῖον κεκαλυμμένον ἐπιμελῶς, τὸ ἀποτηκόμενον ἀπόθει εἰς ἕτερον ἀγγεῖον ὀστράκινον, ἕως ἂν πᾶν διαπονήσῃ. τοῦτο δὲ εἰς κατάψυχρον ἀπόθεσο τόπον καὶ χρῶ. τινὲς δὲ ἀντὶ ἡλίου ὑπὲρ ὕδατος θερμοῦ ἐπερείδονται τὴν λοπάδα. ἢ ἐπὶ λεπτῆς καὶ μαλακῆς ἀνθρακιᾶς. ἔστι δὲ καὶ ἄλλος τρόπος θεραπείας τοιοῦτος. μετὰ τὸ ἐξυμενισθῆναι τὸ στέαρ λεαίνεται. καὶ εἰς λοπάδα ἐμβληθὲν τήκεται. ἁλὸς ὀλίγου καὶ λεπτοῦ προσεμπλασθέντος. εἶτα διὰ ῥάκους λινοῦ διυλισθὲν ἀποτίθεται. ἁρμόζει δὲ τὸ τοιοῦτον εἰς τὰ ἄκοπα. ὕειον δὲ καὶ ἄρνειον θεραπεύεται οὕτως. λαβὼν τὸ πρόσφατον καὶ κατάπιμελον, οἷόν ἐστι τὸ νεφρίδιον, εἰς ὕδωρ δαψιλὲς ὄμβριον ὡς ὅτι ψυχρότατον ἐξυμένισον, καὶ τρίβε ταῖς χερσὶν ἐπιμελῶς ἀνατρίβων αὐτὸ καὶ οἱονεὶ ἀναψύχων. εἶτα ἑτέρῳ ὕδατι πολλάκις ἀποκλύσας, δὸς εἰς χύτραν κεραμέαν τὸ διπλάσιον χωροῦσαν. ἐπιχέας τε ὕδωρ ὡς ὑπερέχειν τοῦ στέατος, θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει σπάθῃ. ὅταν δὲ τακῇ διηθήσας αὐτὸ διὰ ἠθμοῦ εἰς ὕδωρ καὶ ἐάσας ψυγῆναι. πάλιν ἐκστραγγισμένον ἐπιμελῶς, ἀπόδος εἰς τὴν χύτραν προαπεπλυμένην,

πράως. καὶ καθελὼν, μικρόν τε ἐάσας τὴν ζύγα ὑποστῆναι, κατάχεε εἰς θυΐαν νενο-
τισμένην σπόγγῳ. ὅταν δὲ παγῆ, ἀνελόμενος καὶ τὴν ἐν τῷ πυθμένι πρὸς ἀκαθαρσίαν ἀ-
φελὼν, τῆξον ἐκ τρίτου χωρὶς ὕδατος. καὶ κατεράσας εἰς θυΐαν, καθαιρέσας τε ἔμ-
βαλε εἰς κεραμεοῦν ἀγγεῖον καὶ πωμάσας ἀπόθου, εἰς κατάψυχρον τόπον. τρά-
γειον δὲ καὶ προβάτειον, ἔτι δὲ καὶ ἐλάφειον, θεραπευτέον οὕτω. λαβὼν οἷον προείρη-
ται στέαρ οἱουτινοσοῦν αὐτῶν καὶ πλύνας, ὀξυμηνίσας τε ὡς προείρηται ἐπὶ τοῦ ὑείου,
δὸς εἰς θυΐαν μαλάττειν. καὶ τρίβε κατ᾽ ὀλίγον ὕδωρ ἐπιχέων. ἄχρις ἂν μήτε αἱμά-
λωψ ἐκκρίνηται, μήτε λίπος ἐπιπλέῃ. λαμπρόν τε γένηται. λοιπὸν ἐμβαλὼν αὐτὸ
εἰς κεραμέαν χύτραν, καὶ προσεπιδοὺς ὕδωρ ὥστε ὑπερέχειν, θὲς ἐπὶ κούφης ἀνθρα-
κιᾶς καὶ κίνει. ὅταν δὲ τακῇ ἅπαν, κατεράσας αὐτὸ εἰς ὕδωρ καὶ ψύξας, πλύνας
τε τὴν χύτραν ἐκ δευτέρου τῆκε. καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει. τὸ δὲ τρίτον χω-
ρὶς ὕδατος τήξας, εἰς νενοτισμένην θυΐαν ἀπήθησον. καὶ ψυγὲν ἀποτίθεσο ὡς ἐλέχθη ἐπὶ
τοῦ ὑείου. καὶ τοῦ βοείου δὲ στέατος ὀξυμηνιστέον τὸ νεφρίδιον καὶ θαλάττῃ πελαγίᾳ πλυ-
τέον, εἶτα εἰς ὅλμον ἐμβλητέον καὶ κοπτέον ἐπιμελῶς, ἐπιρραινομένης τῆς θαλάτ-
της. ὅταν δὲ διαλυθῇ ἅπαν, ἐμβλητέον αὐτὸ εἰς χύτραν κεραμέαν. καὶ θάλασσαν ἐπι-
χυτέον ὅσον ὑπερέχειν μὴ ἧττον σπιθαμῆς. ἑψητέον τε ἄχρις ἂν τὴν ἰδίαν ὀσμὴν ἀποβά-
λῃ. εἶτα πρὸς μίαν μνᾶν ἀττικὴν τοῦ στέατος, κηροῦ τυρρηνικοῦ ὁλκὰς τέτταρας
ἐμβλητέον καὶ διηθητέον. ἀφαιρετέον δὲ τὴν προσκαθημένην ἐν τῷ πυθμένι ἀκα-
θαρσίαν. καὶ εἰς λοπάδα καινὴν ἀποθετέον. εἴς τε ἥλιον καθημέραν κομιστέον περιε-
σκεπασμένον, ὅπως ἀπολευκανθῇ, καὶ δυσωδίαν ἀποβάλῃ. τὸ δὲ ταύρειον θεραπευτέ-
ον οὕτω. λαβὼν καὶ τοῦτο τὸ πρόσφατον καὶ νεφρίδιον ἔκπλυνον ποταμίῳ ῥεύματι.
ὀξυμενίσας τε δὶς εἰς χύτραν κεραμέαν καινὴν, ἅλας ὀλίγον προσεμπάσας. καὶ τῆκε.
εἶτα εἰς ὕδωρ διαυγὲς ἀπηθήσας ὅταν ἀρχὴν λαμβάνῃ πήξεως, ταῖς χερσὶ πάλιν ἐκτρί-
βων σφοδρῶς πλῦνον. τοῦ μὲν ἀπερχομένου ὕδατος, τοῦ δ᾽ ἐπιχεομένου. ἄχρις ἂν πλυθῇ κα-
λῶς. καὶ πάλιν εἰς χύτραν ἐμβαλὼν ἕψε μετ᾽ οἴνου ἴσου εὐώδους. ὡς δ᾽ ἂν ζέσῃ δὶς, ἄρας ἀπὸ
τοῦ πυρὸς τὴν χύτραν, ἔασον νυκτερεῦσαι τὸ στέαρ ἐνθάδε. τῇ δ᾽ ἐχομένῃ ἐάν τι τῆς δυσωδίας
ὑπολίπηται, ἀνελόμενος τὸ προειρημένον εἰς ἑτέραν χύτραν καινὴν, προσεπίχεε οἶνον εὐώ-
δη. καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει. ἕως ἂν ἅπασαν τὴν δυσωδίαν ἀποβάλῃ. τή-
κεται δὲ καὶ χόνδροις ἁλῶν ἐπ᾽ ἐνίαις διαθέσεσιν ἐν αἷς οὗτοι ἐναντιοῦνται. γίνεται μέντοι
τὸ οὕτω σκευασθὲν οὐκ ἄγαν λευκόν. ὡσαύτως δὲ καὶ παρδάλειον σκευαστέον καὶ λε-
όντειον. ἀρωματιστέον δὲ στέαρ μόσχειον καὶ ταύρειον. ἔτι δὲ ἐλάφειον. καὶ μυελὸν τοῦ
δὲ τοῦ ζώου τὸν τρόπον τοῦτον. ὀξυμενίσας τὸ μέλλον εὐωδιάζεσθαι καὶ πλύνας ὡς
προείρηται καὶ ζέσας οἴνῳ ἀθαλάσσῳ τε καὶ εὐώδει, εἶτα ἀνελόμενος καὶ ἐννυκτερεῦ-
σαι ἀφεὶς, ἕτερον οἶνον ἐκ τοῦ αὐτοῦ γένους ἐπιχέων, τοσοῦτον τὸ πλῆθος ὅσος ἦν ὁ ἔμ-
προσθεν δοθεὶς, καὶ τήξας ἀφυλίσας τε ἐπιμελῶς πρὸς κοτύλας ἐννέα τοῦ στέατος
ἔμβαλε σχίνου ἀραβικῆς ὁλκὰς ζ΄. ἐὰν δὲ εὐωδέστερον ποιῆσαι ἐθέλῃς, τοῦ ἄνθους ὁλ-
κὰς μ΄. προσεπιδοὺς δὲ καὶ φοίνικος καὶ κασίας καὶ καλάμου τὰς ἴσας ὁλ-
κάς. ἀσπαλάθου τε καὶ ξυλοβαλσάμου ἀνὰ ὁλκὴν μίαν. μίξον δὲ καὶ κινναμώ-
μου καὶ καρδαμώμου καὶ νάρδου ἀνὰ οὐγγίαν μίαν. πάντα δὲ ἔστω ὁλοσχερέστερα κε-
κομμένα. εἶτα ἐπίχει οἶνον εὐώδη. καὶ ὑπερθεὶς ἐπ᾽ ἀνθράκων πεπωματισμένον τὸ ἀγ-

γεῖον

γεῖον. καὶ σύζεσον τρίς. ἄρας τε ἀπὸ τοῦ πυρὸς ἔασον ἐν νυκτερεῦσαι αὐτό. τῇ δὲ ἐχομένῃ ἀπόχεε τὸν οἶνον καὶ ἄλλον ἐπιδοὺς τοῦ αὐτοῦ γένους, σύζευξον ὁμοίως ἕως τρὶς ἐφεξῆς. πρωῒ δὲ ἀνελόμενος τὸ στέαρ, ἀπόχει τὸν οἶνον. ἐκπλύνας τε τὸ ἀγγεῖον καὶ καθάρας τὸ πρὸς τῷ πυθμένι καὶ τήξας, διυλίσας τε αὐτὸ ἀπόθου καὶ χρῶ. ἀρωματίζεται δὲ καὶ τὸ τεθεραπευμένον τὸν αὐτὸν τρόπον. προσύφεται δὲ τὰ προειρημένα στέατα πρὸς τὸ ῥαδίως δέξασθαι τὴν τῶν ἀρωμάτων δύναμιν οὕτω. λαβὼν αὐτῶν ὅτι ἂν βούλοιο, ζέσαι ἅμα οἴνῳ. συγκαθεὶς μυρσίνης κλάδον. ἕρπυλλόν τε καὶ κύπειρον, ἔτι δὲ ἀσπαλάθου ὁλοσχερέστερον κοπέντα. τινὲς δὲ ἑνὶ τούτων ἀρκοῦνται τῇ χρήσει. ὅταν δὲ εἰς τρίτον ἀναζέσῃ, ἀνελόμενος πράως καὶ διὰ ὀθόνης ὑλίσας, ἀρωμάτιζε ὡς δεδήλωται. ἔτι δὲ καὶ οὕτω πρόσυφε τὰ στέατα. κόψας ὅ,τι ἂν αὐτῶν ἐθέλῃς, πρόσφατον δὲ καὶ ἀμιγὲς αἵματος, τά τε ἄλλα ἔχον ἃ πολλάκις εἴρηται, ἔμβαλε εἰς λοπάδα καινήν. ἐπιχέας τε οἶνον λευκὸν εὐώδη παλαιόν, ὡς ὑπερέχειν δακτύλους ὀκτώ, σύζεσον ἐλαφρῷ χρώμενος πυρὶ ἕως τὴν σύμφυτον ὀσμὴν ἀποβάλῃ καὶ μᾶλλον οἰνίζῃ. εἶτα καθελὼν τὸ ἀγγεῖον καὶ ψύξας, ἀνελοῦ στέατος μνᾶς β΄. καὶ βαλὼν εἰς λοπάδα προσεπιδούς τε τοῦ αὐτοῦ οἴνου κοτύλας δ΄. καὶ λωτίνου καρποῦ, οὗ τὰ ξύλα οἱ αὐλοποιοὶ παραλαμβάνουσι κεκομμένου, μνᾶς δ΄, ἕψε πυρὶ κούφῳ διηνεκῶς κινῶν. ὅταν δὲ τὴν στεατώδη ἀποφορὰν ἀποβάλῃ πᾶσαν, διυλίσας αὐτὸ ψύχε. καὶ λαβὼν ἀσπαλάθου κεκομμένου μνᾶν μίαν, ἀμαρακίνου δὲ ἄνθους μνᾶς τέσσαρας, οἴνῳ φύρασον παλαιῷ. καὶ ἔασον μίαν νύκτα πιεῖν. τῇ δὲ ἐχομένῃ εἰς χύτραν κεραμέαν τριχοινικιαίαν καινήν, καθεὶς αὐτὰ καὶ τὸ στέαρ, προσεπιδοὺς δὲ καὶ χοὸς ἥμισυ οἴνου. καὶ σύζεσον ἅπαντα ὁμοῦ. ἕως ἂν τὴν δύναμιν καὶ τὴν ὀσμὴν τῶν συμμάτων ἀναλάβῃ τὸ στέαρ. καθελὼν αὐτὸ καὶ διυλίσας, τῆξον καὶ ἀπόθου. ἐὰν δὲ εὐωδέστερον ποιῆσαι θέλῃς, μίσγε σμύρνης ἀλιπαροῦς τῆς ὁλκὰς η΄. οἴνῳ δεδευμένας πολυετεῖ. τὸ δὲ ὀρνίθειον καὶ χοίρειον στέαρ οὕτως ἂν εὐωδιασθῇ. λαβὼν οἱουτινος αὐτῶν τεθεραπευμένου κοτύλας δ΄. καὶ καθεὶς εἰς ὀστρακίνην χύτραν, πρόσμιξον ἐρισισκήπτρου καὶ ξυλοβαλσάμου. ἔτι δὲ φοίνικος ἐλάτης καὶ καλάμου ὁλοσχερῶς κεκομμένου ἀνὰ < ιβ΄. ἐπιδούς τε οἴνου λεσβίου παλαιοῦ κύαθον α΄, ἐς ἐπ' ἀνθρακιᾶς σύζεσον τρίς. εἶτα ἀνελόμενος ἀπὸ τοῦ πυρὸς τὸ ἀγγεῖον, καὶ ἐάσας ψυγῆναι τὰ ἐν αὐτῷ ἡμέραν μίαν καὶ νύκτα, τῇ ἐχομένῃ τῆξον αὐτὰ διὰ ῥάκους λινοῦ καὶ καθαροῦ χύλισον εἰς καθαρὸν ἀγγεῖον. ὅταν δὲ παγῇ ἀνελόμενος κόχλῳ τὸ προειρημένον εἰς κεραμεοῦν ἀγγεῖον βάλε καινόν. καὶ πωμάσας στεγανῶς, ἀπόθου ἐν κατάψυχρῳ τόπῳ. χειμῶνος δὲ ταῦτα δραστέον. ἐν γὰρ θέρει οὐ πήσσονται. τινὲς δὲ πρὸς τὴν σύστασιν αὐτῶν καὶ τὴν πῆξιν, βραχὺ κηροῦ τυρρηνικοῦ μίσγουσι. τῷ δ' αὐτῷ τρόπῳ ἀρωματιστέον καὶ τὸ ὕειον. ἀρνειόν τε καὶ τὰ ὅμοια. σαμψυχίζεται δὲ στέαρ οὕτω. λαβὼν τοῦ καλῶς τεθεραπευμένου ὅσον μνᾶν μίαν, ἔστω δὲ μᾶλλον ταύρειον, καὶ σαμψύχου ὡρίμου τεθλασμένου ἐπιμελῶς μνᾶν μίαν ἥμισυ, μῖξον καὶ μαγίδας ἀνάπλασον, ἐπιρραίνων δαψιλέστερον οἶνον. εἶτα ἀποθέμενος αὐτὰς εἰς ἀγγεῖον καὶ σκεπάσας, ἔασον νυκτερεῦσαι. πρωῒ δὲ εἰς κεραμέαν χύτραν ἐμβαλὼν, καὶ ὕδωρ ἐπιχέας, ἕψε κούφως. ὅταν δὲ τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ τὸ στέαρ, διυλίσας αὐτὸ καὶ ἐάσας μεῖναι ὅλην τὴν νύκτα πεπωμασμένον καλῶς, τῇ ἐπιούσῃ ἀνελόμενος τὸν τροχίσκον, καὶ

(προσαποψύξας τὴν ἐν τῷ

πυθμένι ῥυπαρίαν, μίξον πάλιν σαμψύχου κεκομμένου ὡς εἴρηται ἄλλην μνᾶν μίαν ἥμισυ. ὡσαύτως ἀνάπλασσε μαγίδας. ποιῶν καὶ τὰ ἄλλα ἃ προείρηται. ἐπὶ πᾶσι δὲ ἑψήσας καὶ διυλίσας, ἀφελόντε, εἴ τις ἐν τῷ πυθμένι ῥυπαρία ὑπάρχει, ἀπόθου ἐν καταψύχρῳ τόπῳ. εἰ δὲ ἀθεράπευτον στέαρ ἢ χήνειον ἢ ὀρνίθειον ἢ μόσχειον θέλῃ τις ἄσηπτον διατηρῆσαι, οὕτω ποιητέον αὐτό. λαβὼν πρόσφατον ὁποῖον ἂν βούλοιο, ἔκπλυνον ἐπιμελῶς. καὶ διαψύξας ἐπὶ κοσκίνου ἐν σκιᾷ μετὰ τὸ ξηρανθῆναι, ἔμβαλε εἰς ὀθόνην καθαρὰν. καὶ ταῖς χερσὶν ἔκπιεσον βιαίως. εἶτα λίνῳ διείρας κρέμασον ἐν τόπῳ σκιερῷ. μετὰ δὲ ἡμέρας πολλὰς καινῷ ἀποδήσας χάρτῃ, ἀποτίθεσο ἐν καταψύχρῳ τόπῳ. ἄσηπτα διαμένει καὶ ἐν μέλιτι ἀποτεθέντα. δύναμιν δὲ ἔχει τὰ στέατα πάντα θερμαντικὴν. μαλακτικὴν. ἀρωματικήν. τὸ μὲν γὰρ ταύρειον στύφει πως. ἔτι τὸ βόειον. καὶ τὸ μόσχειον. καὶ τὸ λεόντειον δὲ ἀνάλογον τούτοις. φασὶ δὲ αὐτὸ καὶ ἀντιφάρμακον τοῖς ἐπιβουλεύουσιν εἶναι. τὸ δὲ ἐλεφάντειον καὶ ἐλάφειον, ἑρπετὰ διώκει καταχριόμενον. τὸ δὲ αἴγειον στυπτικώτερον. ὅθεν δυσεντερικοῖς δίδοται σὺν ἀλφίτῳ καὶ ῥοῒ καὶ τυρῷ καθεψόμενον. ἐγκλύζεταί τε μετὰ τῆς πτισάνης χυλοῦ. εὐθετεῖ δὲ καὶ φθισικοῖς ἐν ῥοφήμασιν ὁ ἐξ αὐτῶν ζωμός. καὶ τοῖς κανθαρίδας πεπωκόσιν ὠφελίμως δίδοται. τὸ δὲ τράγειον διαλυτικώτατον ὄν, βοηθεῖ ποδαγρικοῖς. φυραθὲν σὺν αἰγὸς σπυράθοις καὶ κρόκῳ καὶ ἐπιτιθέμενον. καὶ τὸ προβάτειον δὲ ἀνάλογον τούτῳ. ὕειον δὲ ἀναλογεῖ τοῖς περὶ ὑστέρας. καὶ ἕδρας. ὃ καὶ πυρικαύστοις ἁρμόζει. τὸ δὲ ταριχηρὸν ὕειον ὡς ὅτι παλαιότατον, θερμαίνει καὶ μαλάσσει, οἴνῳ δὲ πλυθὲν ἁρμόζει πλευριτικοῖς. σὺν τέφρᾳ ἢ ἀσβέστῳ ἀναληφθέν. καὶ πρὸς οἰδήματα καὶ φλεγμονὰς καὶ σύριγγας. τὸ δὲ ὄνειον φασὶν οὐλὰς ὁμοχρόους ποιεῖν. χήνειον δὲ καὶ ὀρνίθειον πρὸς τὰ γυναικεῖα. ἔτι ἐπὶ ῥήξεσι χειλῶν καὶ προσώπων ἐπιμέλειαν καὶ ὠταλγίας ἁρμόζει. τὸ δὲ ἄρνειον δοκεῖ τριχοφυὲς εἶναι ἀλωπεκιῶν. καὶ χιμεθλιῶσιν ἁρμόζει. τὸ δὲ τῆς ἀλώπεκος στέαρ πρὸς ὠταλγίας. τὸ δὲ τῶν ποταμίων ἰχθύων ὀξυδερκὲς ἐγχριόμενον. ἀποτακὲν ἐν ἡλίῳ καὶ μέλιτι μιγέν. τὸ δὲ τῆς ἐχίδνης πρὸς ἀμβλυωπίας. ἔτι δὲ ὑποχύσεις ἐνεργεῖ. μιγὲν κεδρίᾳ καὶ μέλιτι ἀττικῷ. καὶ ἐλαίῳ παλαιῷ ἴσον. ἐκτιλθείσας δὲ τὰς ἐν μασχάλῃ τρίχας, πρὸς τὰς ῥίζας καταχρισθὲν καθ᾽ ἑαυτὸ πρόσφατον, δυστίλους ποιεῖ.

Περὶ μυελῶν. σοθ'.

Μυελῶν δὲ κράτιστος ἐστὶν ἐλάφειος. εἶτα μόσχειος. καὶ μετὰ τοῦτον ταύρειος. εἶτα αἴγειος καὶ προβάτειος. συνίσταται δὲ θέρους τοῦ συνεγγίζοντος τῷ φθινοπώρῳ. ἐν δὲ τοῖς ἄλλοις καιροῖς, αἱμαλωπὴς καὶ οἱονεὶ σὰρξ εὔθρυπτος ἐν τοῖς ὀστέοις εὑρίσκεται. ἔστι δὲ δύσνωστος ἐὰν μή τις αὐτὸν ἐξοστείσας ἴδῃ καὶ ἀπόθηται. ἅπαντες δὲ εἰσὶ μαλακτικοί. ἀραιωτικοί. θεραπευτικοί. πληρωτικοὶ ἑλκῶν. ὁ δὲ ἐλάφειος περιχρισθεὶς καὶ θηρία διώκει. θεραπεύεται ὁ πρόσφατος μαλαχθεὶς ὡς στέαρ παραχεόμενον ὕδατι. ἐκλεπομένων τῶν ὀστέων. εἶτα δι᾽ ὀθόνης ὑλισθεὶς καὶ ὡσαύτως πλυθεὶς, ἄχρις ἂν τὸ ὕδωρ καθαρὸν γένηται. ἔπειτα ἐν διπλώματι τακεὶς, ἐπαναληφθείσης τῷ πτερῷ τῆς ἐπινηχομένης ῥυπαρίας, καὶ διυλισθεὶς εἰς θυΐαν μετὰ τὸ παγῆναι, ἀποτίθεται ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ. ἀπεξυσμένης ἐπιμελῶς τῆς ὑποστάθμης. εἰ δὲ ἀθεράπευτον ἀποτίθεσθαι βούλει, ποίει πάντα ὡς ἐπὶ τοῦ ὀρνιθείου καὶ χηνείου στέατος ὑπεδείξαμεν.

Περὶ χολῆς πάσης. κεφά. σπ'.

Χολὴ πᾶσα ἀποτίθεται τούτῳ τῷ τρόπῳ. λαβὼν τὴν πρόσφατον καὶ ἀποδήσας τὸ στόμα

αὐτῆς

αὐτῆς λίνῳ, καθὲς εἰς ὕδωρ ζέον· διαλιπὼν χρόνον τοσοῦτον, ὅσον αὐτῆς τριῶν σταδίων δρόμον ἀνύσειεν. εἶτα ἐξελὼν, ξήραινε ἐν τόπῳ σκιερῷ καὶ ἀπόθου. τὰς δὲ εἰς τὰ ὀφθαλμικὰ λίνῳ ἀποδήσας, βάλε εἰς πυξίον ὑελοῦν ἔχον μέλι. καὶ τὴν ἀρχὴν τοῦ λίνου περιδήσας τῷ στόματι τοῦ πυξίου, πωμάσας ἀπόθου. εἰσὶ δὲ πᾶσαι αἱ χολαὶ δριμεῖαι, θερμαντικαὶ, τῷ μᾶλλόν τε καὶ ἧττον κατὰ δύναμιν ἀλλήλων διαφέρουσαι. δοκοῦσι δὲ ἐπιτετάσθαι ἥ, τε τοῦ θαλασσίου σκορπίου καὶ ἰχθύος τοῦ λεγομένου καλλιωνύμου. χελώνης τε θαλασσίας καὶ ὑαίνης. ἔτι δὲ πέρδικος καὶ ἀετοῦ. καὶ ἀλεκτορίδος λευκῆς. καὶ αἰγὸς ἀγρίας. ἰδίως ἁρμόζουσαι πρὸς ἀρχομένας ὑποχύσεις καὶ ἀχλῦς. ἀργέμα τε καὶ τραχέα βλέφαρα. ἡ δὲ τοῦ προβάτου καὶ τοῦ τράγου καὶ τοῦ συὸς, ἔτι δὲ ἄρκτου, ἐμπρακτικωτάτη δ' ἐστὶν ἡ ταυρεία. πᾶσαι δὲ προθυμίαν πρὸς διαχώρησιν ἐργάζονται. καὶ μᾶλλον παιδίων. εἴ τις κρονίδα βάψας προσθείη τῷ δακτυλίῳ. ἡ δὲ ταυρεία ἰδίως ἐπὶ συναγχικῶν διαχρίεται σὺν μέλιτι. ἀποθεραπεύει τε τὰ ἐν δακτυλίῳ μέχρις οὐλῆς. πυορροοῦντά τε ὦτα. καὶ τὰς ἐπ' αὐτῶν ῥήξεις σὺν γάλακτι αἰγείῳ ἢ γυναικείῳ, ἐνσταζομένη. πρὸς δὲ συριγμοὺς σὺν πράσου χυλῷ. εἴς τε τὰς τραυματικὰς ἐμπλάστρους μισγομένη, καὶ θηριακὰς περιχρίσεις. καὶ πρὸς φαγεδαινικὰ ἕλκη καὶ ὀδύνας αἰδοίου. καὶ ὀσχέου σὺν μέλιτι. πρὸς δὲ λέπρας καὶ πίτυρα, σὺν νίτρῳ ἢ γῇ κιμωλίᾳ σμῆγμα κράτιστον. καὶ ἡ προβατεία δὲ πρὸς αὐτὰ καὶ ἡ ἀρκεία. ἐν δευτέρᾳ δὲ τυγχάνουσιν. ἐκλειχομένη δὲ ἡ ἀρκεία ἐπιληπτικοὺς ὠφελεῖ. ἡ δὲ τῆς χελώνης πρὸς συνάγχας καὶ τὰς ἐπὶ τῶν παίδων νομὰς ἐν στόματι. καὶ ἐπιληπτικοῖς ἐντεθεῖσα ταῖς ῥισίν. αἰγὸς δὲ ἀγρίας ἰδίως νυκτάλωπας θεραπεύει ἐγχριαθεῖσα. καὶ ἡ τοῦ τράγου δὲ τὸ αὐτὸ ποιεῖ. θύμιά τε αἴρει. καὶ τὰς ἐπὶ τῶν ἐλεφαντιώντων ὑπεροχὰς καταχριομένη, καταστέλλει. ἡ δὲ ὑεία πρὸς τὰ ἐν ὠσὶν ἕλκη καὶ πρὸς τὰ λοιπὰ πάντα ὠφελίμως παραλαμβάνεται.

Περὶ αἱμάτων. κεφ. σπα.

Αἷμα χηνὸς καὶ ἐρίφου καὶ νήττης, ἀντιδότοις χρησίμως μίσγεται. φάττης δὲ καὶ τρυγόνος καὶ περιστερᾶς καὶ πέρδικος, εἰς προσφάτους ὀφθαλμῶν τρώσεις καὶ ὑποσφάγματος αἵματος καὶ νυκτάλωπας ἐγχεῖται. ἰδίως δὲ τὸ τῆς περιστερᾶς, αἱμορραγίας τὰς ἐκ μηνίγγων ἐπέχει. τὸ δὲ τοῦ τράγου καὶ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ, ὀπτὸν ἀπὸ τηγάνου λαμβανόμενον, δυσεντερίας καὶ κοιλιακὰς ῥύσεις ἐφίστησι. μετ' οἴνου δὲ ποθὲν πρὸς τὰ τοξικὰ ποιεῖ. τὸ δὲ τῶν λαγωῶν θερμὸν καταχριόμενον, ἐφηλίδας καὶ φακοὺς θεραπεύει. καὶ τὸ ἀπὸ τῶν κυνῶν δὲ ποθὲν, λυσσοδήκτοις καὶ τοξικὸν πεπωκόσιν ἁρμόζει. τὸ δὲ τῆς χερσαίας χελώνης ποθὲν, ἐπιληπτικοῖς ἱστορεῖται ἁρμόζειν. θαλασσίας δὲ χελώνης σὺν οἴνῳ καὶ πυτίᾳ λαγωοῦ καὶ κυμίνῳ πινόμενον, ἁρμόζει πρὸς θηριοδήγματα καὶ φρύνου πόσιν. ταύρου δὲ αἷμα διαφορεῖ καὶ μαλάσσει σκληρίας καταπλασσόμενον μετὰ ἀλφίτων. τὸ δὲ τῶν ὀχευτῶν ἵππων σηπτικοῖς μίσγεται. τὸ δὲ τοῦ χαμαιλέοντος, τρίχας ψιλοῦν ἐπὶ τῶν βλεφάρων πεπίστευται. καὶ τὸ τῶν χλωρῶν βατράχων ὁμοίως. γυναικὸς δὲ τὸ ἐπιμήνιον περιαλειφόμενον καὶ ὑπερβαινόμενον, ἀσυλλήπτους δοκεῖ ποιεῖν γυναῖκας. ποδαγρικὰς δὲ γυναῖκας καὶ ἐρυσιπέλατα κουφίζειν καταχριόμενον.

Περὶ ἀποπάτου. κεφ. σπβ.

Ἀπόπατος βοὸς νομάδος πρόσφατος ἐπιτεθεὶς, φλεγμονὰς τὰς ἐκ τραυμάτων πραΰνει. ἐνειλεῖται δὲ φύλλοις καὶ θερμαίνεται ἐπὶ θερμοσποδιᾶς. καὶ οὕτως ἐπιτίθεται.

καὶ ἰσχιάδος δὲ πυρίας πραϋντικὴ ἡ τοιαύτη ἐπίθεσις. σὺν ὄξει δὲ καταπλασθεῖσα, σκληρίας καὶ χοιράδας διαλύει καὶ φύγεθλα. ἰδίως δὲ ἄρρενος βοὸς βόλβιτον ὑστέραν προπίπτουσαν ὑποθυμιώμενον, ἀποκαθίστησι. διώκει δὲ καὶ κώνωπας θυμιαθέν. αἰγῶν δὲ σπύραθοι μάλιστα ὀρείων πινόμεναι σὺν οἴνῳ, ἴκτερον ἀποκαθαίρουσι. σὺν ἀρώματι δὲ ποθεῖσαι ἔμμηνα κινοῦσι. καὶ ἔμβρυα ἐκβάλλουσι. ξηραὶ δὲ λεῖαι σὺν λιβανωτῷ προστεθεῖσαι ἐν ἐρίῳ, γυναικεῖον ῥοῦν ἐπέχουσι. καὶ τὰς ἄλλας αἱμορραγίας σὺν ὄξει στέλλουσι. καὶ καεῖσαι δὲ ἀλωπεκίας θεραπεύουσι, μετ᾽ ὄξους ἢ ὀξυμέλιτος καταχριόμεναι. σὺν ὀξυγγίῳ δὲ καταπλασσόμεναι, ποδαγρικοὺς ὠφελοῦσιν. ἑψηθεῖσαι δὲ μετ᾽ ὄξους ἢ οἴνου, ἐπιτίθενται πρὸς ἑρπετῶν δήγματα καὶ ἕρπητας. καὶ ἐρυσιπέλατα καὶ παρωτίδας. καὶ ἐπὶ ἰσχιαδικῶν δὲ ἡ δι᾽ αὐτῶν καῦσις ὠφελίμως παραλαμβάνεται τοῦτον τὸν τρόπον. ἐπὶ τὸ μεταξὺ μέρος τοῦ ἀντίχειρος, συνεγγίζον δὲ τῷ καρπῷ κοῖλον, προϋποθεὶς ἔριον ἐλαίῳ βεβρεγμένον, ἐπιτίθει κατὰ μίαν σπύραθον πυρίων, ἄχρις ἂν ἡ αἴσθησις διὰ τοῦ βραχίονος ἐπὶ τὸ ἰσχίον ἔλθῃ καὶ παύῃ. καλεῖται δὲ ἡ τοιαύτη καῦσις ἀραβική. ἡ προβάτων δὲ ἄφοδος σὺν ὄξει καταπλασθεῖσα, ἐπινυκτίδας. ἥλους. θύμους. ἀκροχορδόνας ἰᾶται. πυρίκαυτα δὲ κηρωτῇ ῥοδίνῃ ληφθεῖσα. ὑὸς δὲ ἀγρίου ξηρὰ μεθ᾽ ὕδατος ἢ οἴνου ποθεῖσα, αἵματος ἀναγωγὴν ἴσχει. καὶ χρόνιον ἄλγημα πλευρᾶς πραΰνει. ῥήγματα δὲ καὶ σπάσματα μετ᾽ ὄξους πινομένη. στρέμματα δὲ θεραπεύει ἀναληφθεῖσα κηρωτῇ ῥοδίνῃ. ὄνων δὲ καὶ ἡ τῶν ἵππων, αἱμορραγίας ἵστησιν. ὠμή τε καὶ κεκαυμένη ὄξει μιγεῖσα. ἡ δὲ τοῦ ὄνου ἀγέλης ὄντος ποηφάγου, ξηρὰ χυλισθεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα, σκορπιοπλήκτοις σφόδρα βοηθεῖ. περιστερᾶς δὲ, θερμαντικωτέρα καὶ καυστικωτέρα, χρησίμως ὠμηλύσει μιγνυμένη. σὺν ὄξει δὲ χοιράδας διαφορεῖ. ἄνθρακάς τε περιρρήττει σὺν μέλιτι καὶ λινοσπέρμῳ καὶ ἐλαίῳ λεανθεῖσα. πυρίκαυτά τε θεραπεύει. καὶ ἡ τῶν ἀλεκτορίδων δὲ ταὐτὰ ποιεῖ. ἐνδεέστερον μέντοι. πλὴν ἰδίως πρὸς μύκητας θανασίμους καὶ κώλου ἀλγήματα ἁρμόζει μετ᾽ ὄξους ἢ οἴνου πινομένη. πελαργοῦ δὲ σὺν ὕδατι ποθεῖσα, ἐπιληπτικοῖς ἁρμόζειν πιστεύεται. γυπὸς ὑποθυμιαθεῖσα, ἔμβρυα ἐκτινάσσειν παραδέδοται. μυῶν, λεία σὺν ὄξει ἀλωπεκίας καταχριομένη θεραπεύει. σὺν λιβανωτῷ δὲ καὶ οἰνομέλιτι πινομένη, λίθους ἐκκρίνει. προστιθέμενα δὲ παιδίοις τὰ μυόχοδα κοιλίαν πρὸς ἔκκρισιν ἐρεθίζει. κυνὸς δὲ ἡ ἐν τοῖς κυνοκαύμασι ληφθεῖσα, ξηρὰ πινομένη μεθ᾽ ὕδατος ἢ οἴνου, κοιλίαν ἐφίστησιν. ἡ δὲ τῶν ἀνθρώπων πρόσφατος καταπλασθεῖσα, ἀφλέγμαντα μετὰ τοῦ προκολλᾶν φυλάττει τὰ τραύματα. ξηρὰ δὲ μετὰ μέλιτος διαχριομένη ἐπὶ συναγχικῶν, βοηθεῖν παραδίδοται. ἡ δὲ τοῦ χερσαίου κροκοδείλου, ἁρμόζει ἐπὶ τῶν γυναικῶν, πρὸς εὐχροιαν καὶ στίλβωσιν τῶν προσώπων. καλλίστη δὲ ἐστὶν ἡ λεπτοτάτη καὶ εὐθρυβής. κούφη τε ὥσπερ ἄμυλον. ταχέως τε χυλουμένη ὑπὸ ὑγροῦ. διατριβεῖσά τε ὑπόξις καὶ ζυμίζουσα τὴν ὀσμήν. δολίζουσι δὲ αὐτήν, ψάρας ὀρύζῃ τρέφοντες, καὶ τὴν ἄφοδον ὁμοίαν οὖσαν πωλοῦντες. οἱ δὲ, ἄμυλον ἢ κιμωλίαν φυρῶντες, καὶ χροΐζοντες ἐπ᾽ ὀλίγον δι᾽ ἀραιοῦ κοσκίνου, εἰς ὀλίγον ἀπηθοῦσι. καὶ ξηράναντες ὡς σκωλήκια πωλοῦσιν ἀντὶ ταύτης. ἀνθρώπων δὲ ξηρὰν σὺν μέλιτι φυραθεῖσαν καὶ ἐπιτεθεῖσαν τῷ λάρυγγι, ὡς καὶ ἡ τοῦ κυνός, συναγχικοῖς βοηθεῖν ἀναντιρρήτως εὕρομεν.

Περὶ οὐ

Περὶ οὔρων. κεφ. σπγ.

Οὖρον ἀνθρώπου τὸ ἴδιον ποθὲν, πρὸς ἐχίδνης δήγματα ἁρμόζει. καὶ πρὸς θανάσιμα καὶ ἀρχομένους ὕδρωπας. καὶ πρὸς δῆξιν τῶν θαλασσίων ἐχίδνων. καὶ σκορπίου θαλασσίου καὶ δράκοντος ἐπαντλούμενον. τὸ δὲ κυνῶν ἐπάντλημα, κυνοδήκτοις. καὶ πρὸς λέπρας καὶ κνησμοὺς σμῆγμα σὺν νίτρῳ. τὸ παλαιὸν σμηκτικώτερον ἀχώρων. πιτύρων. ψωρῶν. ἐκζεσμάτων. νομάς τε ἐπέχει. καὶ τὰς ἐν αἰδοίοις ἐγκλυζόμενον, καὶ ὦτα πυορροοῦντα στεγνοῖ. ἐκβάλλει δὲ καὶ τοὺς ἐν αὐτοῖς σκώληκας ἑψόμενον ἐν σιδίοις ῥόας. τὸ δὲ τοῦ ἀφθόρου παιδὸς καταῤῥοφούμενον, ὀρθοπνοίαις ἁρμόζει. ἑψηθὲν δὲ ἐν χαλκῷ σὺν μέλιτι, οὐλὰς καὶ ἄργεμα καὶ ἀχλῦς ἀποσμήχει. κατασκευάζεται δὲ δι' αὐτοῦ καὶ τοῦ κυπρίου χαλκοῦ ἁρμόζουσα πρὸς τὸ χρυσίον κόλλα. ἡ δὲ ὑπόστασις τοῦ οὔρου καταχρισθεῖσα, ἐρυσιπέλατα παύει. ἀναζεσθεῖσα δὲ σὺν κυπρίνῳ καὶ προστεθεῖσα, ὀδύνην ὑστέρας παρηγορεῖ. ὑστερικῶς πνιγομένας κουφίζει. βλέφαρά τε ἀποσμήχει καὶ οὐλὰς τὰς ἐν ὀφθαλμοῖς ἀποκαθαίρει. τὸ δὲ ταύρειον σὺν σμύρνῃ λεανθὲν καὶ ἐνσταχθὲν, ὠταλγίας παρηγορεῖ. τὸ συάγριον δὲ τὴν αὐτὴν ἔχει τὴν δύναμιν. ἰδιαίτερον δὲ τοὺς ἐν κύστει λίθους θρύπτει καὶ ἐκκρίνει πινόμενον. αἰγὸς δὲ ὕδρωπα τὸν ὑπὸ σάρκα πινόμενον μετὰ νάρδου στάχυος καθ' ἑκάστην ἡμέραν σὺν ὕδατι κυάθων πλῆθος β΄. ἄγει οὖρα κατὰ κοιλίαν. ἰᾶται δὲ καὶ ὠταλγίας ἐνσταζόμενον. ὄνου δὲ παραδίδοται νεφριτικοὺς ὑγιάζειν. τὸ δὲ τῆς λυγκὸς ὃ δὴ λυγκούριον καλεῖται, ἅμα τῷ ἐξουρηθῆναι λιθοῦσθαι πεπίστευται. διὸ καὶ ματαίαν ἔχει τὴν ἱστορίαν. ἔστι γὰρ τὸ καλούμενον ὑπ' ἐνίων ἤλεκτρον. πτερυγοφόρον. ὃ πρὸς ποθὲν σὺν ὕδατι, στομάχῳ καὶ ῥευματιζομένῃ κοιλίᾳ ἁρμόζει. ὄνου δὲ οὖρον παραδίδοται πινόμενον νεφριτικοὺς ὑγιάζειν.

Περὶ μέλιτος. κεφ. σπδ.

Μέλι πρωτεύει τὸ ἀττικόν. καὶ τούτου τὸ ὑμήττιον καλούμενον. εἶτα τὸ ἀπὸ τῶν κυκλάδων νήσων. καὶ τὸ ἀπὸ τῆς σικελίας σίμβλιον καλούμενον. ἔστι δὲ δοκιμώτερον τὸ γλυκύτερον καὶ δριμύ. εὐωδέστερον. ὑπόξανθον. οὐχ ὑγρόν. ὅλκιμον δὲ καὶ εὔτονον. καὶ ἐν τῷ ἑλκυσθῆναι ἀνατρέχον ὡς ἐπὶ τὸν δάκτυλον. δύναμιν δὲ ἔχει, σμηκτικήν. ἀναστομωτικήν. ὑγρῶν προσκλητικήν. ὅθεν ἁρμόζει ἕλκεσι ῥυπαροῖς καὶ κόλποις ἐγκλυζόμενον. ἑψηθὲν δὲ καὶ ἐπιτεθὲν, παρακολλᾷ τὰ ἀφεστῶτα σώματα. λειχῆνάς τε θεραπεύει ἑψόμενον μετὰ στυπτηρίας ὑγρᾶς καὶ καταχριόμενον. ἤχους τε τοὺς ἐν ὠσὶ καὶ ἀλγήματα σὺν ἁλσὶν ὀρυκτοῖς λείοις ἐνσταζόμενον χλιαροῖς. καὶ φθεῖρας καὶ κόνιδας φθείρει καταχριόμενον. λειποδέρμους τε τοὺς μὴ ἐκ περιτομῆς, ἀποκαθίστησι. μαλασσομένης τῆς πόσθης τῷ μέλιτι, μάλιστα ἀπὸ βαλανείου ἐφ' ἡμέρας λ΄. ἀποκαθαίρει δὲ καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις. καὶ τὰ περὶ βρόγχον καὶ παρίσθμια καὶ συνάγχας διαχριόμενον καὶ ἀναγαργαριζόμενον θεραπεύει. κινεῖ δὲ καὶ οὖρα, καὶ βῆξιν ἁρμόζει. καὶ τοῖς ὑπὸ ἑρπετῶν δηχθεῖσι. καὶ πρὸς μήκωνος πόσιν μετὰ ῥοδίνου θερμὸν λαμβανόμενον. καὶ πρὸς μύκητας καὶ λυσσοδήκτους ἐκλειχόμενον ἢ πινόμενον. ἔστι μέντοι τὸ ὠμὸν, φυσῶδες κοιλίας. καὶ βηχὸς ἐρεθιστικόν. ὅθεν ἐξηφρισμένῳ δεῖ χρῆσθαι. πρωτεύει δὲ τὸ ἐαρινόν. εἶτα τὸ θερινόν. τὸ δὲ χειμερινὸν παχύτερον ὂν χεῖρον. καὶ ξηρανθέσμους ποιοῦν. τὸ δὲ ἐν σαρδωνίᾳ γενόμενον μέλι, πικρὸν διὰ τὴν τοῦ ἀψινθίου νομήν. ἁρμόζει δὲ πρὸς ἐφηλίδας καὶ σπίλους τοὺς ἐν προσώ-

πωκαταχρισθέν. γίνεται δὲ καὶ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ κατά τινας καιροὺς διά τινων ἀνθῶν ἰδιοτροπίαν μέλι. ὃ τοὺς φαγόντας ἐξίστησι μετὰ ἐφιδρώσεως. βοηθοῦνται δὲ πήγανον ἐσθίοντες καὶ τάριχος. καὶ οἰνόμελι πίνοντες. ὁσάκις ἂν ἐμέσωσι τὰ αὐτὰ προσφερόμενοι. ἔστι δὲ δριμύ. καὶ πταρμοὺς κατὰ τὴν ὄσφρησιν κινοῦν. θεραπεῦον ἔφηλιν. καταχρισθὲν μετὰ κόστου. μετὰ δὲ ἁλὸς, πελιώματα αἶρον. καλεῖται δέ τι καὶ σάκχαρον εἶδος ὂν μέλιτος ἐν Ἰνδίᾳ πεπηγότος καὶ τῇ εὐδαίμονι Ἀραβίᾳ. εὑρισκόμενον ἐπὶ τῶν καλάμων. ὅμοιον τῇ συστάσει ἁλσί. καὶ θραυόμενον ὑπὸ τοῖς ὀδοῦσι καθάπερ οἱ ἅλες. ἔστι δὲ εὐκοίλιον. εὐστόμαχον διεθὲν ὕδατι καὶ ποθέν. ὠφελοῦν κύστιν κεκακωμένην καὶ νεφρούς. καθαίρει δὲ καὶ τὰ τὰς κόρας ἐπισκοτοῦντα ἐγχριόμενον.

Περὶ κηροῦ. κεφ. σπγ.

Κηρὸς ἄριστός ἐστιν ὁ ὑπόκιρρος καὶ ὑπολίπαρος. εὐώδης τε καὶ ποσὴν μελιτώδη ἀποφορὰν ἔχων. ἔτι δὲ καθαρὸς καὶ γλίσχρος ποντικὸς ἢ κρητικός. ὁ δὲ ἔκλευκος, τῇ φύσει δὲ λιπαρὸς, δεύτερος. λευκαντέον δὲ κηρὸν οὕτω. κατακνήσας αὐτοῦ τὸ λευκὸν καὶ καθαρὸν, ἔμβαλε εἰς χύτραν καινήν. καὶ ἐπιχέας θαλάσσης πελαγίας τὸ αὔταρκες, ἕψε βραχὺ νίτρον προσεμπάσας. ὅτε δὲ ἀναζέσει δὶς ἢ τρὶς, καθελὼν τὴν χύτραν καὶ ἐάσας ψυχθῆναι, ἀνελοῦ τὸν τροχίσκον. καὶ ἀποξύσας εἴ τις περὶ αὐτὸν ὑπάρχει ῥυπαρία, ἕψε ἐκ δευτέρου ἄλλο θαλάσσιον ἐπιδούς. ἀναζέσαντος δὲ πάλιν τοῦ κηροῦ ὡς δεδήλωται, ἀνελοῦ τὸ ἀγγεῖον ἀπὸ τοῦ πυρός. καὶ λαβὼν καινοῦ χυτριδίου τὸν πυθμένα, προενενοτισμένον ὕδατι ψυχρῷ, κάθες πράως εἰς τὸν κηρὸν ἀκροθιγῶς ἐμβάπτων. πρὸς τὸ ἐλάχιστόν τι αὐτοῦ ἀφέλκεσθαι. καὶ θᾶττον πήγνυσθαι. ἀνελόμενος δὲ τὸν πρῶτον κυκλίσκον ἀφαίρου. καὶ ἐκ δευτέρου κάθες τὸν πυθμένα ψύχων ὕδατι. καὶ τὸ αὐτὸ ποίει. ἕως ἂν ἅπαντα ἀναλάβῃς. λοιπὸν οἴνῳ διάρας τὰ κυκλίσκια διεστῶτα ἀπ' ἀλλήλων κρέμασον. ἡμέραν μὲν εἰς ἥλιον συνεχῶς ἐπινοτίζων αὐτά. νυκτὸς δὲ ὑπὸ τὴν σελήνην τίθει, ἕως ἂν λευκὰ γένηται. εἰ δὲ ἄγαν τις θέλει λευκὸν ποιῆσαι, ὡσαύτως ἐνεργείτω. ἑψέτω δὲ πλεονάκις. τινὲς δὲ ἀντὶ πελαγίας θαλάσσης, ἐν ἅλμῃ δριμυτάτῃ ἕψουσι τὸν προειρημένον τρόπον ἅπαξ ἢ δίς. εἶτα ἀναιροῦνται λαγηνίῳ λεπτῷ, καὶ περιφερεῖ. λαβὴν ἐν ἑαυτῷ ἔχοντι. εἶτα κυκλίσκια ἐπὶ πόας πυκνῆς ἐπιθέντες ἡλιάζουσιν, ἕως ἂν λευκότατος γένηται. παραινοῦσι δὲ ἔαρος ἐπὶ τοῦτο ἔρχεσθαι. ὅτε καὶ ὁ ἥλιος τῇ σφοδρότητι ἀνεῖται, καὶ νοτίδα παρέχει. πρὸς τὸ μὴ τήκεσθαι. δύναμιν δὲ ἔχει πᾶς κηρὸς θερμαντικήν. μαλακτικήν. πληρωτικὴν μετρίως. μίσγεται δὲ καὶ ἐν ῥοφήμασιν ἐπὶ τῶν δυσεντερικῶν. καταπινόμενος δὲ μεγέθη κεγχριαῖα δέκα, οὐκ ἐᾷ τυροῦσθαι ἐπὶ τῶν τιθηνουσῶν τὸ γάλα.

Περὶ προπόλεως. κεφ. σπδ.

Πρόπολιν παραληπτέον τὴν ξανθὴν καὶ εὐώδη καὶ στυρακίζουσαν. μαλακήν τε ἐν τῷ ὑπερξήρῳ καὶ μαστίχης τρόπον ἐφελκομένην. ἔστι δὲ θερμαντικὴ ἄγαν καὶ ἐπισπαστική. καὶ σκολόπων ἑλκυστική. ἀρήγει δὲ καὶ βηξὶ παλαιαῖς ὑποθυμιωμένη. αἴρει δὲ καὶ λειχῆνας ἐπιτιθεμένη. εὑρίσκεται δὲ περὶ τοῖς στόμασι τῶν σμηνίων φύσει κηρώδης.

Περὶ πυρῶν. κεφ. σπε.

Πυροὶ πρὸς ὑγείας χρῆσιν ἄριστοι. οἱ πρόσφατοι καὶ τελείως ἠκμηκότες, τῇ χρόᾳ μηλίζοντες. εἶτα μετὰ τούτους οἱ τριμηνιαῖοι. λεγόμενοι δὲ ὑπό τινων σητάνιοι. ὠμοὶ οὖν βρωθέντες, ἕλμινθας στρογγύλας γεννῶσι. μασηθέντες δὲ καὶ καταπλασθέντες, ὠφελοῦσι

κυνοδήκτους

κοιλιοδήκτοις. ὁ δὲ ἐκ τῆς σεμιδάλεως αὐτοῦ γινόμενος ἄρτος, εὐτροφώτερός ἐστι τοῦ συγκομιστοῦ. ὁ δὲ ἐκ τῶν σητανίων ἀλεύρων, κουφότερος καὶ εὐανάδοτος. τὸ δὲ ἐξ αὐτῶν ἄλευρον σὺν ὑοσκυάμου χυλῷ, καταπλάσσεται πρὸς νεύρων ῥευματισμούς. καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων. σὺν ὀξυμέλιτι δὲ φακοὺς αἴρει. τὸ δὲ πίτυρον σὺν ὄξει δριμεῖ ἑψηθὲν, μαστοὺς σπαργῶντας παύει. καὶ ἐχιοδήκτοις ἁρμόζει. καὶ στροφουμένοις. ἡ δὲ ἐκ τῶν ἀλεύρων ζύμη θερμαντικὴ οὖσα καὶ ἐπισπαστική, ἰδίως τὰ ἐν πέλμασι λεπτύνει. καὶ τὰ ἄλλα φύματα. καὶ δοθιῆνας σὺν ἁλσὶν ἐκπέσσει καὶ ἀναστομοῖ. τὸ δὲ τῶν σητανίων πυρῶν ἄλευρον, ἰοβόλοις ἁρμόζει καταπλαττόμενον ἐν ὄξει ἢ οἴνῳ. ἑψηθὲν δὲ τρόπον κόλλης καὶ ἐκλειχόμενον, αἱμοπτοϊκοὺς ὠφελεῖ. καὶ πρὸς βῆχας καὶ ἀρτηρίας τραχυσμούς, σὺν ἡδυόσμῳ καὶ βουτύρῳ ἑψηθὲν ποιεῖ. καὶ ἡ ἐξ αὐτῶν τῶν πυρῶν γύρις ἑψηθεῖσα σὺν μελικράτῳ, ἢ ὑδρελαίῳ, πᾶσαν διαφορεῖ φλεγμονήν. καὶ ὁ ἄρτος σὺν μελικράτῳ ἑφθὸς καὶ ὠμὸς καταπλασσόμενος, πᾶσαν φλεγμονὴν παραμυθεῖται μαλακτικώτερος ὑπάρχων. καὶ περιψύχων. μιγεὶς πόαις ἢ χυλοῖς τισίν. ὁ δὲ παλαιὸς καὶ ξηρὸς καθ' ἑαυτὸν μιγεὶς τισὶν, ἵστησι κοιλίαν ῥέουσαν. ἅλμῃ δὲ βραχεὶς ὁ πρόσφατος καὶ καταπλασθεὶς, παλαιοὺς λειχῆνας ἰᾶται. κόλλα δὲ ἡ γινομένη ἐκ τῆς σεμιδάλεως καὶ γύρεως πρὸς τὴν τῶν βιβλίων κόλλησιν, ἁρμόζει ἐπὶ αἱμοπτοϊκῶν ὑγροτέρα καὶ χλιαρὰ καταρροφουμένη, κοχλιαρίου πλῆθος.

Περὶ κριθῆς. κεφ. σπϛ.

Κριθὴ δὲ ἀρίστη ἡ λευκὴ καὶ καθαρά. ἀτροφωτέρα δὲ πυροῦ. τῷ μέντοι γινομένου ἐξ αὐτῆς ἀλφίτου ἡ πτισάνη, τροφιμωτέρα διὰ τὴν ἐν τῇ ἑψήσει χύλωσιν. ποιοῦσα δὲ πρὸς τὰς δριμύτητας καὶ τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ ἑλκώσεις πρὸς ἃς καὶ ἡ πυρίνη πτισάνη ἁρμόζει τροφιμωτέρα καὶ οὐρητικωτέρα οὖσα. καταπαύει δὲ καὶ γάλα συνεψηθεῖσα μαράθρου σπέρματι. καὶ ῥοφουμένη. ἔστι δὲ οὐρητική. σμηκτική. φυσώδης. κακοστόμαχος. συμπεπτικὴ οἰδημάτων. διαφορεῖ δὲ τὸ ἄλευρον αὐτῆς μετὰ σύκων καὶ μελικράτου ἑψηθὲν, οἰδήματα καὶ φλεγμονάς. συμπέσσει δὲ καὶ τὰς σκληρίας μετὰ πίσσης καὶ ῥητίνης καὶ περιστερᾶς κόπρου. σὺν μελιλώτῳ δὲ καὶ κωδίαις ἀνωδυνίαν παρέχει τοῖς πλευρὰν ἀλγοῦσι. καταπλάσσεται δὲ καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων. μετὰ λινοσπέρμου καὶ τήλεως. καὶ πηγάνου. μετὰ δὲ πίσσης ὑγρᾶς καὶ κηροῦ καὶ οὔρου παιδὸς ἀφθόρου καὶ ἐλαίου, χοιράδας ἐκπέττει. σὺν μυρσίνῃ δὲ ἢ οἴνῳ ἢ ἀχράσιν ἢ βάτῳ ἢ σιδίοις, κοιλίας ῥεύματα ἵστησι. σὺν κυδωνίῳ δὲ ἢ ὄξει, ποδαγρικὰς φλεγμονὰς ὠφελεῖ. ἑψηθὲν δὲ μετὰ ὄξους δριμέως ὃν τρόπον ἡ ὠμὴ λύσις, καὶ θερμὸν ἐπιτιθέμενον, λέπρας ὑγιάζει. χυλωθὲν δὲ τὸ ἄλευρον σὺν ὕδατι καὶ ἑψηθὲν σὺν πίσσῃ καὶ ἐλαίῳ, πυοποιόν ἐστι. σὺν ὄξει δὲ χυλωθὲν καὶ ἑψηθὲν μετὰ πίσσης, πρὸς τὰ τῶν ἄρθρων ῥεύματα ἁρμόζει. τὸ δὲ ἐξ αὐτῶν ἄλευρον κοιλίας σταλτικόν. καὶ φλεγμονῶν πραϋντικόν.

Περὶ ζύθου. κεφ. σπζ.

Ζῦθος σκευάζεται ἐκ τῆς κριθῆς. ἔστι δὲ διουρητικός. καὶ νεφρῶν καὶ νεύρων ἁπτικός. καὶ μάλιστα μηνίγγων κακωτικός. πνευματωτικός τε καὶ γεννητικὸς κακοχυμιῶν. καὶ ἐλεφαντιάσεως ποιητικός. εὐοργὴς δὲ καὶ ὁ ἐλέφας γίνεται βρεχόμενος αὐτῷ.

Περὶ κούρμιθος. κεφ. σπζ.

Καὶ τὸ καλούμενον δὲ κοῦρμι, σκευαζόμενον δὲ ἐκ τῆς κριθῆς. ᾧ καὶ ἀντὶ οἴνου πόματι πολλάκις χρῶνται, κεφαλαλγές ἐστι καὶ κακόχυμον. καὶ τῶν νεύρων βλαπτικόν. σκευάζεται δὲ καὶ ἐκ πυρῶν τοιαῦτα πόματα, ὡς ἐν τῇ πρὸς ἑσπέραν ἰβηρίᾳ καὶ βρετανίᾳ.

Περὶ ζειᾶς. κεφ. σπη.

Ζειὰ δισσή· ἡ μὲν, γὰρ ἁπλῆ. ἡ δὲ, δίκοκκος καλεῖται. ἐν δυσὶν ἐλύτροις ἔχουσα συνεζευγμένον τὸ σπέρμα. ἔστι δὲ τροφιμωτέρα μὲν κριθῆς. εὔστομος. ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένη.

Περὶ κρίμνου. κεφ. σπθ.

Κρίμνον. ἁδρότερόν ἐστι τῇ κατεργασίᾳ τοῦ ἀλεύρου. γινόμενον ἐκ τε ζειᾶς καὶ πυροῦ. ἐξ οὗ ὁ πόλτος γίνεται. ἔστι δὲ ἱκανῶς τρόφιμον καὶ δυσκατέργαστον. σταλτικώτερον δὲ κοιλίας τὸ ἀπὸ τῆς ζειᾶς μάλιστα προφωχθείσης.

Περὶ ὀλύρας. κεφ. σϟ.

Καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένους ἐστὶ τῆς ζειᾶς. ἀτροφωτέρα δὲ κατὰ ποσὸν ἐκείνης. ἀρτοποιεῖται δὲ καὶ αὐτή. καὶ κρίμνον ἐξ αὐτῆς ὡσαύτως γίνεται.

Περὶ ἀθήρας. κεφ. σϟα

Ἀθήρα δὲ ἐκ τῆς ἀληλεσμένης εἰς λεπτὸν ζειᾶς, σκευάζεται. ἔστι δὲ ῥόφημα ὥσπερ πολτάριον ὑγρόν. παιδίοις ἁρμόδιον. ποιεῖ δὲ καὶ εἰς τὰ καταπλάσματα.

Περὶ τράγου. κεφ. σϟβ.

Τράγος. τὸ σχῆμα μὲν παραπλησίως τῷ χόνδρῳ ἔοικεν. ἀτροφώτερος δὲ παρὰ πολὺ ζειᾶς. διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδες. διὸ καὶ δυσκατέργαστός ἐστι. καὶ κοιλίας μαλακτικός.

Περὶ βρόμου. κεφ. σϟγ.

Βρῶμος κάλαμός ἐστι πυροῖς ὅμοιος καὶ τοῖς φύλλοις. γόνασι δὲ διειλημμένος. καρπὸν δὲ ἔχει ἐπ' ἄκρω ὥσπερ ἀκρίδια δίκωλα. ἐν οἷς τὸ σπέρμα χρήσιμον εἰς καταπλάσματα ὡς ἡ κριθή. καὶ πόλτος δὲ ἐξ αὐτοῦ γίνεται σταλτικὸς κοιλίας. ὁ δὲ ἐξ αὐτοῦ χυλὸς ῥοφούμενος, βήσσουσιν ἁρμόζει.

Περὶ ὀρύζης. κεφ. σϟδ.

Ὄρυζα τῶν σιτηρῶν ἐστιν εἶδος. φυομένη ἐν ἑλώδεσι τόποις καὶ ὑγροῖς. τρόφιμος δὲ μετρίως καὶ κοιλίας σταλτική.

Περὶ χόνδρου. κεφ. σϟε.

Ὁ δὲ χόνδρος γίνεται μὲν ἐκ τῆς καλουμένης δικόκκου ζειᾶς. τροφιμώτερος δὲ ὀρύζης σταλτικώτερος κοιλίας. εὐστομαχώτερος δὲ μᾶλλον. αἴρει δὲ καὶ λέπρας σὺν ὄξει ἑψηθεὶς καὶ καταχρισθείς. καὶ λεπροὺς ὄνυχας ἀφίστησι. καὶ αἰγίλωπας ἀρχομένους θεραπεύει. ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτοῦ τοῖς μετὰ ἀλγήματος δυσεντερικοῖς εὔθετον.

Περὶ κέγχρου. κεφ. σϟε.

Κέγχρος. ῥωμαῖοι μίλιουμ. ἀτροφωτέρα τῶν λοιπῶν σιτηρῶν ἀρτοποιηθεῖσα. πόλτος δὲ σκευασθεῖσα κοιλίαν ἵστησιν. οὖρα δὲ κινεῖ. φωχθεῖσα δὲ καὶ ἐμβληθεῖσα εἰς σάκκους πυριωμένη, στρόφων καὶ τῶν ἄλλων ἀλγημάτων ἐστὶ βοήθημα.

Περὶ ἐλύμου. κεφ. σϟς.

Ἔλυμος. οἱ δὲ, μελίνην. ῥωμαῖοι πάνικουμ. τῶν σιτηρῶν ἐστι σπερμάτων. κέγχρῳ ὁμοία. ὡσαύτως σιτοποιουμένη καὶ πρὸς τὸ αὐτὸ ἁρμόζουσα. ἀτροφωτέρα μέντοι τῆς κέγχρου. καὶ ἧττον στυπτική.

Περὶ σησάμου. σϟζ.

Σήσαμον κακοστόμαχον. καὶ δυσωδίας στόματος ποιητικόν. ὁπόταν βιβρωσκόμενον ἐμμένῃ μεταξὺ τῶν ὀδόντων. καταπλασθὲν δὲ διαφορεῖ τὰς ἐν νεύροις παχύτητας. καὶ τὰ ἐν ὠσὶ θλάσματα, καὶ φλεγμονὰς καὶ πυρίκαυτα. καὶ κώλων ἀλγήματα. καὶ κεράστου δῆγμα θεραπεύει. σὺν ῥοδίνῳ δὲ κεφαλῆς ἀλγήματα τὰ ἐξ ἐγκαύσεως γινόμενα παραμυθεῖται. ἡ δὲ βοτάνη καθεψηθεῖσα ἐν οἴνῳ τὰ αὐτὰ ποιεῖ. μάλιστα δὲ φλεγμοναῖς ὀφθαλμῶν καὶ περιωδυνίαις ἁρμόζει. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτοῦ ᾧ οἱ αἰγύπτιοι χρῶνται.

Περὶ αἴρας. κεφ. σϟη

Αἶρα. οἱ δὲ, θύαρος. ῥωμαῖοι λόλιουμ. αἶρα ἡ γινομένη ἐν τοῖς πυροῖς ἀλεσθεῖσα, δύναμιν ἔχει περιχαρακτικὴν νομῶν καὶ σηπεδόνων καὶ γαγγραίνης. μετὰ ῥαφάνων καὶ ἁ-

λῶν

λῶν καὶ τὰ πλασσόμενα ἐπὶ χῆνας ἀγρίους καὶ λέπρας σὺν θείῳ ἀπύρῳ καὶ ὄξει θεραπεύει. σὺν κόπρῳ δὲ περιστερᾶς καὶ λινοσπέρμῳ ἑψομένη ἐν οἴνῳ, χοιράδας διαλύει. καὶ τὰ δυσπέπτα ῥήσσει. ἰσχιαδικούς τε σὺν μελικράτῳ ἑψηθεῖσα καὶ καταπλασσομένη ὠφελεῖ. σὺν ἀλεύρῳ δὲ ἢ σμύρνῃ ἢ κρόκῳ ἢ λιβανωτῷ ὑποθυμιωμένη συνεργεῖ ταῖς συλλήψεσιν.

Περὶ ἀμύλου. κεφ. σλθ.

Ἄμυλον ὠνόμασται, διὰ τὸ χωρὶς μύλου κατασκευάζεσθαι. ἄριστον δέ ἐστι τὸ σκευαζόμενον ἐκ πυροῦ σητανίου. κρητικὸν δὲ ἢ αἰγύπτιον. σκευάζεται δὲ ἐκ πυροῦ σητανίου καθαροῦ, βρεχομένου πεντάκις τῆς ἡμέρας, εἰ δυνατὸν δὲ καὶ τῆς νυκτός. ὅταν δὲ μαλακὸς γένηται, δεῖ πράως τὸ ὕδωρ ἐκχεῖν χωρὶς τοῦ κινεῖν, ἵνα μὴ συνεκκλύζηται τὸ νόσιμον. ἐπὰν δὲ παραστῇ μαλακώτατος γενόμενος, ἀποχέας τὸ ὕδωρ τρίβειν τοῖς ποσίν, εἶτα ὕδωρ ἐπιχέοντας τρίβειν. εἶτα ἀναιρεῖσθαι τὸ ὑφιστάμενον πίτυρον ἠθμῷ. καὶ τὸ λοιπὸν διηθήσαντας ἐμβαλεῖν εἰς ὑλιστῆρα. διυλίσαντάς τε εὐθέως ψύχειν ἐπὶ κεραμίδων καινῶν ἐν ἡλίῳ ὀξυτάτῳ. ἔνικμον γὰρ ἂν ἐπ᾽ ὀλίγον μένῃ, ὀξίζει. ποιεῖ δὲ πρὸς ὀφθαλμῶν ῥεύματα καὶ κοιλότητας καὶ φλυκταίνας. στέλλει δὲ καὶ αἵματος ἀναγωγὰς πινόμενον. καὶ τὰς περὶ ἀρτηρίαν πραΰνει. μίσγνυται δὲ καὶ γάλακτι καὶ προσοψήμασι. σκευάζεται δὲ καὶ ἐκ ζειᾶς βραχείσης καὶ πλυθείσης πρὸς μίαν ἢ δευτέραν ἡμέραν, καὶ σταιτὸς τρόπον ἀποθλιβείσης διὰ τῶν χειρῶν καὶ ξηρανθείσης ἐν ὀξυτάτῳ ἡλίῳ ὡς προείρηται. τὸ δὲ τοιοῦτον ἄθετον μὲν πρὸς ἰατρικὴν χρῆσιν, πρὸς δὲ τὰ λοιπὰ εὔθετον.

Περὶ τήλεως ἀλεύρου. κεφ. τ.

Τῆλις. οἱ δὲ τήλεως καρπός. οἱ δὲ, βούκερως. οἱ δὲ, αἰγόκερως. οἱ δὲ, κεραῖτις. οἱ δὲ, λωτόν. ῥωμαῖοι φαίνουμ γραίκουμ. αἰγύπτιοι ἴτασιν. καὶ τὸ ἐκ τῆς τήλεως ἄλευρον μαλακτικὴν καὶ διαχυτικὴν ἔχει δύναμιν. καταπλασσόμενον δὲ λεῖον σὺν μελικράτῳ ἑφθῷ, ποιεῖ πρὸς φλεγμονὰς τὰς ἐντὸς καὶ ἐκτός. σὺν νίτρῳ δὲ καὶ ὄξει λεῖον καταπλασθέν, σπλῆνα μειοῖ. τὸ δὲ ἀφέψημα αὐτῆς ἐγκάθισμα εἰς τὰ γυναικεῖα, ὅσα κατὰ φλεγμονὰς ἢ μύσιν συνίσταται. σμήχει δὲ καὶ τρίχας καὶ πίτυρα καὶ ἀχῶρας τὸ ἀπόθλιμμα αὐτῆς ἐν ὕδατι ἑψηθείσης. σὺν στέατι δὲ χηνείῳ προστίθεται ἀντὶ πεσσοῦ. μαλάσσον καὶ ἀνευρῦνον τοὺς περὶ τὴν ὑστέραν τόπους. χλωρὰ δὲ μετ᾽ ὄξους ἀγνοῦσι τόποις καὶ ἡλκωμένοις ἁρμόζει. τὸ δὲ ἀφέψημα αὐτῆς πρὸς τεινεσμοὺς καὶ δυσώδη ὑποχωρήματα δυσεντερικά. τὸ δὲ ἀπ᾽ αὐτῆς ἔλαιον μετὰ μυρσίνης, σμήχει τρίχας, οὐλάς τε τὰς ἐν αἰδοίοις.

Περὶ λίνου. κεφ. τα.

Λίνον. οἱ δὲ, λινοκαλαμίς. οἱ δὲ, ἄγνον. οἱ δὲ, λίνον ἄγριον. ῥωμαῖοι λινομυρούμ. οἱ δὲ, λίνουμ ἀγρέστεμ. ἄφροι ζεραφοῖς. σινώειμον. δύναμιν δὲ ἔχει τὸ σπέρμα τὴν αὐτὴν τῇ τήλει. διαφορεῖ καὶ μαλάσσον πᾶσαν φλεγμονὴν ἐντός τε καὶ ἐκτός, σὺν μέλιτι καὶ ἐλαίῳ καὶ ὕδατι ὀλίγῳ ἑψηθέν. ἢ ἑφθὸν μέλιτι ἀναληφθέν. αἴρει δὲ καὶ ἐφήλεις ὠμὸν καὶ ἰόνθους καταπλασθὲν σὺν νίτρῳ καὶ συκίνῃ κονίᾳ. καὶ παρωτίδας καὶ σκληρίας διαφορεῖ. ἕρπητάς τε σὺν οἴνῳ ἑψηθὲν καὶ κηρία ἐκκαθαίρει. ὄνυχάς τε λεπροὺς ἀφίστησι σὺν καρδάμῳ ἴσῳ καὶ μέλιτι. ἀνάγει δὲ καὶ τὰ ἐκ θώρακος σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ ληφθέν. καὶ βῆχας παρηγορεῖ. παρορμᾷ δὲ καὶ πρὸς ἀφροδίσια, ληφθὲν μέλιτι καὶ πεπέρει ἀντὶ κοπτῆς πολὺ λαμβανόμενον. καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ ἐνίεται πρὸς ἐντέρων καὶ ὑστέρας δηγμούς. καὶ ἐκκομιδὴν περιττωμάτων καὶ φλεγμονὰς τὰς ἐν μήτρᾳ εἰς ἐγκά-

θιομα, ὥσπερ τὸ τῆς τήλεως εὐχερὲς ἐστί.

Περὶ ἐρεβίνθου. κεφ. τβ.

Ἐρέβινθος ὁ ἥμερος, εὐκοίλιος. οὐρητικός. πνευμάτων γεννητικός. εὐχροίας περιποιητικός. καταμηνίων ἀγωγὸς καὶ ἐμβρύων. καὶ γάλακτος γεννητικός. καταπλάσσεται δὲ μάλιστα σὺν ὀρόβοις ἑφθός. πρὸς ὄρχεων φλεγμονὰς καὶ μυρμηκίας. πρός τε ψώρας καὶ ἀχῶρας καὶ λειχῆνας. καὶ τὰ καρκινώδη ἕλκη καὶ κακοήθη σὺν κριθῇ καὶ μέλιτι. καλεῖται δὲ τὸ ἕτερον αὐτοῦ εἶδος κριός. ἀμφότεροι δέ εἰσι διουρητικοί. διδομένου πρὸς ἴκτερον καὶ ὕδρωπα τοῦ ἀφεψήματος αὐτῶν σὺν λιβανωτίδι. βλάπτουσι δὲ καὶ κύστιν εἱλκωμένην καὶ νεφρούς. πρὸς δὲ μυρμηκίας καὶ ἀκροχορδόνας νεομηνίας οὔσης, ἔνιοι ἑκάστης ἐξοχῆς ἐρεβίνθῳ ψαύοντες ἄλλῳ καὶ ἄλλῳ, εἰς ὀθόνην ἀποδήσαντες αὐτούς, ἐπιῤῥίπτειν εἰς τοὐπίσω κελεύουσιν. ὡς ἀποπιπτουσῶν τῶν ἀκροχορδόνων. γίνεται δὲ καὶ ἄγριος ἐρέβινθος ὅμοιος τοῖς φύλλοις τῷ ἡμέρῳ. ὀσμῇ δριμύς. τῷ καρπῷ διαφέρων. ποιῶν πρὸς ὅσα καὶ ὁ ἥμερος.

Περὶ κυάμου ἑλληνικοῦ. κεφ. τγ.

Κύαμος ἑλληνικὸς πνευματώδης. φυσώδης. δύσπεπτος. δυσόνειρος. βηχὶ δὲ σύμφορος καὶ σαρκῶν γεννητικός, μέσος θερμοῦ καὶ ψυχροῦ. ἑψηθεὶς δὲ σὺν ὀξυκράτῳ, καὶ σὺν τῷ λέπει ἐσθιόμενος, δυσεντερίας καὶ κοιλιακὰς ῥύσεις ἐπέχει. καὶ πρὸς ἐμέτους δὲ εὔθετος βρωθείς. γίνεται δὲ ἀφυσότερος τοῦ πρώτου ὕδατος κατὰ τὴν ἕψησιν ἀποχεομένου. ὁ δὲ χλωρὸς καὶ κακοστομαχώτερος καὶ φυσωδέστερος. τὸ δὲ ἄλευρον τοῦ κυάμου καταπλασθὲν καθ᾽ ἑαυτό τε καὶ σὺν ἀλφίτῳ, τὰς ἐκ πληγῆς φλεγμονὰς πραΰνει. καὶ οὐλὰς ὁμοχρόους ποιεῖ. καὶ μαστοὺς χονδριοῦντας καὶ φλεγμαίνοντας ὠφελεῖ. γάλα τε σβέννυσι. σὺν μέλιτι δὲ καὶ τηλίνῳ ἀλεύρῳ δοθιῆνας καὶ παρωτίδας καὶ ὑπώπια διαφορεῖ. σὺν ῥόδῳ τε καὶ λιβανῷ καὶ τῷ τοῦ ᾠοῦ λευκῷ, ὀφθαλμῶν προπτώσεις καὶ σταφυλώματα καὶ οἰδήματα στέλλει. φυραθεὶς δὲ σὺν οἴνῳ, συγχύσεις καὶ πληγὰς ὀφθαλμῶν καθίστησιν. εἴς τε ἀνακόλλημα ῥεύματος χωρὶς τοῦ λέπους μασηθεὶς, ἐπιτίθεται κατὰ τοῦ μετώπου. καὶ διδύμων φλεγμονὰς ἑψηθεὶς ἐν οἴνῳ θεραπεύει. καὶ τοῖς ἐφηβαίοις δὲ τῶν παίδων καταπλασσόμενος, ἀνήβους ἐπὶ πολὺ τηρεῖ. σμήχει δὲ καὶ ἀλφούς. τὰ δὲ λέπη καταπλασσόμενα, τὰς ἐκτιλθείσας τρίχας, ἀλόφους καὶ ἰσχνὰς κατασκευάζει. μετὰ δὲ ἀλφίτου καὶ σχιστῆς καὶ ἐλαίου καταπλασθέντα παλαιοῦ, χοιράδας διαφορεῖ. καὶ ἔρια βάπτει τὸ ἀφέψημα αὐτῶν. ἐπιτίθεται δὲ καὶ πρὸς τὰς ἀπὸ τῶν βδελλῶν αἱμορραγίας λελεπισμένος, εἰς δύο διαιρεθεὶς καθὰ προσπέφυκεν, ἐπέχει προστυπούμενος κατὰ τὸ ἡμιτόμιον.

Περὶ κυάμου αἰγυπτίου. κεφ. τδ.

Ὁ δὲ αἰγύπτιος κύαμος ὃν ἔνιοι ποντικὸν καλοῦσι, πλεῖστος μὲν γίνεται ἐν αἰγύπτῳ. καὶ ἐν ἀσίᾳ δὲ καὶ ἐν κιλικίᾳ ἐν ταῖς λίμναις εὑρίσκεται. ἔχει δὲ φύλλον μέγα ὡς πέτασον. καυλὸν δὲ πηχυαῖον. περὶ δάκτυλον τὸ πάχος. ἄνθος δὲ ῥοδόχρουν. διπλάσιον μήκωνος. ὅπερ ἀπανθῆσαν φέρει φυσκία παραπλήσια θυλακίσκοις. ἐν οἷς κύαμος μικρὸς ὑπεραίρων τὸ πῶμα ὡς πομφόλυξ. καλεῖται δὲ κιβώριον ἢ κιβώτιον. διὰ τὸ τὴν φυτείαν τοῦ κυάμου γίνεσθαι αὐτοῦ ἐντιθεμένου ἐν ἰκμοβώλῳ. οὕτω τε εἰς τὸ ὕδωρ ἀφιεμένου. ῥίζα δὲ ὕπεστι παχυτέρα καλάμου. βιβρωσκομένη ἑφθή τε καὶ ὠμή. κολοκασία καλουμένη. ὁ δὲ κύαμος βιβρώσκεται μὲν καὶ χλωρός. ξηρανθεὶς δὲ γίνεται μέλας. καὶ μείζων τοῦ ἑλληνικοῦ. ἔχων δύναμιν στυπτικὴν καὶ εὐστόμαχον. ἁρμόζει δὲ δυσεντερικοῖς. καὶ κοιλιακοῖς τὸ ἐξ αὐτῶν ἄλευρον ἐπιπασσόμενον ἀντὶ ἀλφίτου. καὶ πολτοποιού-

μενον

μένον δὲ δίδοται. τὰ δὲ λέπη μᾶλλον ποιεῖ ἑψόμενα ἐν οἰνομέλιτι. καὶ ποτιζόμενα πλῆθος κυάθων τριῶν. καὶ πρὸς ὠταλγίαν δὲ ποιεῖ τὸ ἐν μέσῳ χλωρὸν αὐτῶν. πικρὸν δὲ κατὰ τὴν γεῦσιν. λεῖον σὺν ῥοδίνῳ συνεψόμενόν τε καὶ ἐνσταζόμενον.

Περὶ φακοῦ. κεʹ. τε.

Φακὸς ὁ ἐσθιόμενος. ῥωμαῖοι λέντεμ. οἱ δὲ λεντίκουλαμ. φακὸς βιβρωσκόμενος συνεχῶς, ἀμβλυωπός. δύσπεπτος. κακοστόμαχος. πνευματικὸς στομάχου καὶ ἐντέρων. κοιλίας δὲ σταλτικὸς σὺν τῷ λέπει ἐσθιόμενος. διαφέρει δὲ αὐτοῦ ὁ εὔεφθος καὶ μηδὲν ἀνιεὶς ἐν τῇ διαβροχῇ μέλαν. δύναμιν δὲ ἔχει στυπτικήν. ὅθεν κοιλίαν ἵστησι. προαπολεπισθεὶς καὶ ἑψηθεὶς ἐπιμελῶς. τοῦ πρώτου ἐν τῷ ἀφεψεῖσθαι ὕδατος ἀποχεομένου. λυτικὸν γὰρ κοιλίας τὸ πρῶτον ἀφέψημα αὐτοῦ. ἔστι δὲ δυσόνειρος. ἄθετος πρὸς τὰ νευρώδη καὶ πνεύμονα καὶ κεφαλήν. βέλτιον δὲ τὸ ἴδιον ἔργον ἀποτελεῖ πρὸς τὰ ῥεύματα τῆς κοιλίας. μιγείσης αὐτῷ μετ' ὄξους σέρεως. ἢ ἀνδράχνης. ἢ σεύτλου μέλανος ἢ μύρτων, ἢ σιδίων ἢ ῥόδων ξηρῶν. ἢ μεσπίλων ἢ οὔων ἢ ἀπίων θηβαικῶν. ἢ κυδωνίων μήλων. ἢ κιχωρίου ἢ ἀρνογλώσσου. ἢ κηκίδων ὁλοκλήρων αἵτινες μετὰ τὴν ἕψησιν ἐκπίπτουσι. ἢ ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα. δεῖ δὲ τὸ ὄξος ἐπιμελῶς συγκαθεψεῖν αὐτῷ. εἰ δὲ μή, ταράττει τὴν κοιλίαν. καὶ ἀνάστροφην δὲ στομάχου περιλεπισθέντες τριάκοντα φακοὶ καὶ καταποθέντες ὠφελοῦσι. περιεργεῖ δὲ καὶ ποδάγραν σὺν ἀλφίτῳ ἑφθὸς κατεψηθεὶς καὶ καταπλασθείς. μετὰ δὲ μέλιτος κόλπους κολλᾷ. ἐσχάρας περιρρήττει καὶ ἕλκη ἀνακαθαίρει. σὺν ὄξει δὲ ἑψηθεὶς σκληρώματα καὶ χοιράδας διαφορεῖ. σὺν μελιλώτῳ δὲ ἢ κυδωνίῳ, ὀφθαλμῶν φλεγμονὰς καὶ δακτυλίου θεραπεύει ῥοδίνου μισγομένου. ἐπὶ δὲ τῶν μειζόνων ἐνδακτύλων φλεγμονῶν καὶ κόλπων μεγάλων, σὺν σιδίοις ἢ ῥόδοις ξηροῖς ἀφεψόμενος μισγομένου καὶ μέλιτος. πρὸς νομὰς δὲ γαγγραινικὰς ὁμοίως. ἢ καὶ θαλάσσης μισγομένης. πρὸς δὲ φλυκταίνας καὶ ἕρπητας καὶ ἐρυσιπέλατα καὶ χιμέθλας ὡς προείρηται. πρὸς δὲ χονδριοῦντας μαστοὺς καὶ σπαργανώσεις ἑψόμενος ἐν θαλάσσῃ, ἁρμόζει καταπλασθείς.

Περὶ φασιόλου. κεʹ. τϛ.

Φασίολος φυσώδης. πνευμάτων κινητικός. δύσπεπτος. ἑψηθεὶς δὲ χλωρὸς καὶ ἐσθιόμενος, κοιλίας μαλακτικός. πρὸς δὲ ἔμετον εὔθετος.

Περὶ ὀρόβου. κεʹ. τζ.

Ὄροβος. ῥωμαῖοι ὄροβουμ. συνώνυμος θαμνίσκος. στενόφυλλος. λεπτός, ἔχων σπερμάτια ἐν λοβοῖς. ἐξ ὧν γίνεται τὸ καλούμενον ὀρόβινον ἄλευρον. ὃ πρὸς τὴν ἰατρικὴν χρῆσιν ἁρμόζει. ἔστι δὲ καρηβαρικός. κοιλίας ταρακτικὸς ἐμβρωθείς. αἷμά τε διὰ οὔρων ἄγει. βοῦς δὲ λιπαίνει ἑφθὸς παρατιθέμενος. σκευάζεται δὲ τὸ ἐξ αὐτοῦ ὀρόβινον οὕτω. ἐκλέξας τοὺς εὐτρόφους καὶ λευκοὺς ῥαῖνε ὕδατι ἀναφυρῶν. ἐάσας τε ἐφ' ἱκανὸν συμπιεῖν, φρύγε ἄχρις ἂν περιρραγῇ ὁ φλοιός. εἶτα ἀλέσας καὶ διασείσας κοσκίνῳ λεπτῷ ἀπόθες. ἔστι δὲ εὐκοίλιον. οὐρητικόν. εὐχροίας ποιητικόν. πλεονασθὲν δὲ ἐν βρωτῷ ἢ ἐν ποτῷ, μετὰ στρόφου αἷμα ἄγει διὰ κοιλίας καὶ κύστεως. καθαίρει δὲ ἕλκη σὺν μέλιτι. καὶ φακοὺς καὶ ἐφήλεις καὶ σπίλους. καὶ τὸ λοιπὸν σῶμα. νομάς τε ἵστησι καὶ σκληρώματα καὶ γαγγραίνας. καὶ σκληρίας μαλάσσει τὰς ἐν μαστοῖς. καὶ θηριώδη καὶ ἄνθρακας καὶ κηρία περιρρήττει. φυραθεὶς δὲ σὺν οἴνῳ κυνόδηκτα καὶ ἀνθρωπόδηκτα καὶ ἐχιόδηκτα θεραπεύει καταπλασσόμενος. σὺν ὄξει δὲ δυσουρίας καὶ στρόφους καὶ τεινεσμοὺς παύει. ἁρμόζει δὲ καὶ τοῖς ἀτροφοῦσι, καρύου μέγεθος φρυκτὸν ληφθὲν σὺν μέλιτι. τὸ δὲ ἀφέψημα αὐτοῦ καταντλούμενον, χιμέθλας καὶ κνησμοὺς τοὺς ἐν σώματι θεραπεύει.

Περὶ θέρμου. κεφ. τη.

Θέρμος ἥμερος. ῥωμαῖοι λούπινουμ. αἰγύπτιοι βρεχού. συνήθιμος· οὗ τὸ ἄλευρον σὺν μέλιτι ἐκλειχόμενον ἢ μετὰ ὄξους πινόμενον, ἕλμινθας ἐκτινάσσει. καὶ αὐτοὶ δὲ ἀποβραχέντες καὶ ἔμπικροι ἐσθιόμενοι, τὰ αὐτὰ δρῶσι. καὶ τὸ ἀφέψημα αὐτῶν τὰ αὐτὰ ποιεῖ. μετὰ πηγάνου καὶ πεπέρεως ποθέν. ὅθεν καὶ σπληνικοὺς ὠφελεῖ. ἐπάντλημά τε γαγγραίναις ἐστὶ χρήσιμον. καὶ θηριώμασι τῶν ψώρας ἀρχομένης. ἀλφῶν. σπίλων. ἐξανθημάτων τε καὶ ἀχώρων. τὸ δὲ αὐτὸ καὶ καταμηνίων καὶ ἐμβρύων ὑπαγωγικόν. μετὰ σμύρνης καὶ μέλιτος ἐν προσθέτῳ. καθαίρει δὲ τὸ ἄλευρον χρῶτα καὶ πελιώματα. καὶ φλεγμονὰς πραΰνει σὺν ἀλφίτῳ καὶ ὕδατι. σὺν ὄξει δὲ ἰσχιάδας παρηγορεῖ καὶ φύματα· χοιράδας δὲ μεταβάλλει ἐν ὄξει ἑψηθεὶς καὶ καταπλασθείς. καὶ ἄνθρακας περιρρήσσει. μεθ' ὕδατος δὲ ὀμβρίου ἑψηθέντες οἱ θέρμοι ἄχρι χυλώσεως, σμήχουσι πρόσωπον· μετὰ δὲ χαμαιλέοντος ῥίζης τοῦ μέλανος ἑψηθέντες, προβάτων ψώρας ἰῶνται. ἐκλελουμένων τῷ ἀφεψήματι χλιαρῷ. ἡ δὲ ῥίζα ἑψηθεῖσα σὺν ὕδατι καὶ ποθεῖσα, οὔρησιν κινεῖ. οἱ δὲ ἀπογλυκανθέντες λεῖοι σὺν ὄξει ποθέντες στομάχου ἄσην πραΰνουσι. καὶ ἀνορεξίαν ἰῶνται. Γίνεται δὲ καὶ θέρμος ἄγριος. ὃν ῥωμαῖοι λούπινουμ ἀγρέστεμ καλοῦσιν, ἐμφερὴς τῷ ἡμέρῳ. κατὰ πάντα δὲ μικρότερος. ποιῶν ὅσα καὶ ὁ ἥμερος.

Περὶ γογγύλης. κεφ. τθ.

Γογγύλη ἥμερος. οἱ δὲ, γογγυλίδα. οἱ δὲ, γολόσιον. ῥωμαῖοι ῥάπα. γογγύλης ἡ ῥίζα ἑφθὴ, τρόφιμος. πνευματωτική. σαρκὸς πλαδαρᾶς γεννητική. ἀφροδισίων παρορμητική. τὸ δὲ ἀφέψημα αὐτῆς, ποδάγρας καὶ χιμέθλων ἐστὶ κατάντλημα. καὶ αὐτὴ δὲ λεία καταπλασσομένη ὠφελεῖ. εἰ δέ τις ἐκγλύψας τὴν ῥίζαν κηρωτὴν ῥοδίνην ἐν αὐτῇ ὑπὸ θερμοσποδιᾷ τήξει, ποιεῖ πρὸς τὰ ἑλκωμένα χίμεθλα. ὁ δὲ ἐξ αὐτῆς ἀσπάραγος βιβρώσκεται ἑφθός. ἔστι δὲ διουρητικός. τὸ δὲ σπέρμα εἰς ἀντιδότους καὶ θηριακὰς ἀνωδύνους εὔθετον. βοηθεῖ δὲ καὶ τοῖς θανασίμοις ποθέν. παρορμᾷ καὶ πρὸς ἀφροδίσια. ἁλμευθεῖσα δὲ ἀτροφωτέρα γίνεται βιβρωσκομένη. τὰς μέντοι ὀρέξεις ἀναλαμβάνει. ἡ μέντοι ἀγρία γογγύλη, φύεται ἐν ἀρούραις. θάμνος πηχυαῖος τὸ ὕψος. πολύκλαδος. ἐξ ἄκρου λεῖος. φύλλα ἔχουσα λεῖα. δακτύλου τὸ πάχος· ἢ καὶ μείζονα. καρπὸν δὲ ἐν λοβοῖς καλυκώδεσιν. ἀνοιχθέντων δὲ τῶν περικαρπίων, ἔσωθεν ἄλλος κεφαλοειδής ἐστι λοβός. ἐν ᾧ σπερμάτια μέλανα. θραυσθέντα δὲ λευκὰ ἔνδοθεν. μίσγεται δὲ σμήγμασι προσώπου καὶ τοῦ ἄλλου χρωτός. ὅσα δι' ἀλεύρων γίνεται θερμίνων. ἢ πυρίνων ἢ αἰρίνων, ἢ ὀροβίων.

Περὶ βουνιάδος. κεφ. τι.

Βουνιάς. καὶ ταύτης ἡ ῥίζα ἑφθὴ. φυσώδης ἐστίν. ἧττον δὲ τρόφιμος. ποιεῖ γὰρ τὸ σπέρμα αὐτῆς ἀνενέργη τὰ θανάσιμα πινόμενον. μίσγεται δὲ καὶ ἀντιδότοις. ἁλμεύεται καὶ ταύτης ἡ ῥίζα.

Περὶ ῥαφάνου. κεφ. τια.

Ῥάφανος. οἱ δὲ, πολύειδος. ἠρυγγίς. ῥωμαῖοι ῥάδιξ ὑοστράς. ἀφροιθορφάθ. καὶ αὐτὴ πνευμάτων γεννητικὴ καὶ θερμαντική. εὔστομος. ἀλλὰ δυστόμαχος. ἐρευκτικὴ δέ ἐστι καὶ οὐρητική. εὐκοίλιος. δεῖ δὲ αὐτὴν ἐπιλαμβάνειν μᾶλλον συνεργοῦσαν τῇ ἀναδόσει. προεσθιομένη δὲ μετεωρίζει τὴν τροφήν. ἁρμόζει δὲ καὶ τοῖς ἐμεῖν μέλλουσι προεσθιομένη. ἀκριβοῖ δὲ καὶ τὰς αἰσθήσεις. ἑφθὴ δὲ ποιεῖ λαμβανομένη βήττουσι χρονίως. καὶ τοῖς πάχος γεννῶσιν ἐν θώρακι. ὁ δὲ φλοιὸς αὐτῆς μετ' ὀξυμέλιτος λαμβανόμενος, ἐμετικώτερος. ἁρμόζων ὑδρωπικοῖς καταπλασθείς.

εὐθετεῖ καὶ σπληνικοῖς. σὺν δὲ μέλιτι ὑπώπια αἴρει. βοηθεῖ δὲ καὶ ἐχιοδήκτοις. καὶ ἀλωπε-
κίας δασύνει. φακοὺς ἀποσμήχει σὺν αἰρίνῳ ἀλεύρῳ. βοηθεῖ καὶ τοῖς ὑπὸ μυκήτων
πνιγομένοις βιβρωσκόμενος ἢ πινόμενος. καὶ ἔμμηνα ἄγει. τὸ δὲ σπέρμα αὐτῆς ἐμμε-
τικόν. οὐρητικόν. σπληνὸς καθαιρετικὸν πινόμενον μετ᾽ ὄξους. γαγγραίνας εὐχρόως περιχα-
ράσσει. συνάγχαις βοηθεῖ ἀφεψηθὲν σὺν ὀξυμέλιτι θερμῷ εἰς ἀναγαργάρισμα. καὶ πρὸς
κεράστου δῆγμα σὺν οἴνῳ πινόμενον βοηθεῖ. ἡ δὲ ἀγρία ῥάφανος ἣν ῥωμαῖοι ἀρμοράκιον κα-
λοῦσιν. οἱ δὲ, ῥάφανον ὀρεινήν. οἱ δὲ, ἄπιον. οἱ δὲ, ἰσχάδα. οἱ δὲ, χαμαιβάλανον ἀγρίαν. οἱ δὲ
λινόζωστιν. ῥωμαῖοι ῥάδιξ σιλβέστρις. ἀφροιθὸρ φαθοσαδδί. κλωνία δύο ἢ τρία σχοινώδη ἔ-
χει. λεπτά. ἐρυθρά. φύλλα πηγάνῳ ἀγρίῳ ἐοικότα. ὑπομηκέστερα μέντοι καὶ στενώτερα.
καρπὸς μικρός. ῥίζα σφονδύλῳ παραπλησία. στρογγυλοτέρα. καὶ πρὸς τὸ τοῦ ἀπίου σχῆ-
μα μεστὴ ὀποῦ. φλοιὸν ἔχουσα λευκόν. ταύτης τὸ μὲν ἄνωθεν μέρος τῆς ῥίζης ληφθὲν,
δι᾽ ἐμέτων ἄγει χολὴν καὶ φλέγμα. τὰ δὲ πρὸς τῇ ῥίζῃ κάτω καθαίρει. ὅλη δὲ ληφθεῖσα,
ἀμφοτέρας τὰς καθάρσεις κινεῖ. ὀπίσαι δὲ βουληθεὶς, κόψας τὰς ῥίζας καὶ βαλὼν εἰς
κρατῆρα ὕδατος, τάραττε. καὶ τὸν ἐφιστάμενον ὀπὸν, πτερῷ ἀνελὼν ξήραινε. τούτου τρία
ἡμιωβόλια ποθέντα ἄνω καὶ κάτω καθαίρει.

Περὶ ῥαφάνου ἀγρίας. κεφ. τιβ.

Ῥάφανος ἀγρία ἣν ῥωμαῖοι ἀρμοράκιον καλοῦσι, φύλλα ἔχει ὅμοια τῇ ἡμέρῳ. πρὸς
τὰ τῆς λαμψάνης μᾶλλον. ῥίζα δὲ ἰσχνή. μαλακή. ὑπόδριμυς. λαχανεύεται δὲ τὰ φύλ-
λα καὶ ἡ ῥίζα εἰς βρῶσιν ἑφθά. ἔστι δὲ θερμαντική. οὐρητική. καυματώδης.

Περὶ σισάρου. κεφ. τιγ.

Σίσαρον γνώριμον. οὗ ἡ ῥίζα ἑφθὴ, εὔστομος. εὐστόμαχος. οὐρητική. ὀρέξεως προκλητική.

Περὶ λαπάθου. κεφ. τιδ.

Λάπαθον. τὸ μὲν αὐτοῦ ὀξυλάπαθον λέγεται. φυόμενον ἐν ἕλεσι. σκληρὸν κατὰ ἄκρα.
ὑπόοξυ. τὸ δέ τι κηπευτὸν οὐχ ὅμοιον τῷ τρόπῳ. τρίτον δ᾽ ἐστὶν ἄγριον. μικρόν. πα-
ρόμοιον ἀρνογλώσσῳ. μαλακόν. ταπεινόν. ἔστι δὲ καὶ τέταρτον εἶδος αὐτοῦ. ὃ ἔνιοι ὀξαλί-
δα ἢ ἀναξυρίδα ἢ λάπαθον καλοῦσιν. οὗ φύλλα ὅμοια τῷ ἀγρίῳ καὶ μικρῷ λαπάθῳ.
καυλὸς οὐ μέγας. καρπὸς ὑπόξυς. ἐρυθρός. δριμὺς ἐπὶ τοῦ καυλοῦ. καὶ ἐπὶ τῶν παραφυά-
δων. πάντων δὲ τὸ λάχανον μαλάσσει κοιλίαν ἑψηθέν. ὠμὸν δὲ καταπλασσόμενον, με-
λικηρίδας ἐγχρόνῳ διαφορεῖ. τὸ δὲ σπέρμα τοῦ ἀγρίου καὶ τοῦ ξυλαπάθου καὶ τῆς ὀ-
ξαλίδος, πίνεται ὠφελίμως μεθ᾽ ὕδατος ἢ οἴνου, πρὸς δυσεντερίας καὶ κοιλιακὰς δια-
θέσεις καὶ ἄσην στομάχου. καὶ πρὸς σκορπίου πληγήν. καὶ εἰ προπίοι δέ τις οὐδὲν πείσεται
πληγείς. αἱ δὲ ῥίζαι αὐτῶν ἑφθαὶ σὺν ὄξει καὶ ὠμαὶ καταπλασθεῖσαι, θεραπεύουσι λέ-
πρας. λειχῆνας. ὄνυχας λεπρούς. δεῖ δὲ προανατρίβειν τὸν τόπον ἐν ἡλίῳ νίτρῳ καὶ ὄ-
ξει. πραΰνει δὲ καὶ κνησμοὺς τὸ ἀφέψημα αὐτῶν περιαντλούμενον ἢ λουτρῷ ἀναμιγνυόμε-
νον. παρηγοροῦσι δὲ ὠταλγίαν καὶ ὀδονταλγίαν ἑψηθεῖσαι ἐν οἴνῳ καὶ διακλυζόμεναι. διαφο-
ροῦσι καὶ χοιράδας καὶ παρωτίδας ἑφθαὶ σὺν οἴνῳ καταπλασθεῖσαι. σπλῆνα δὲ σὺν ὄξει.
καὶ ἐν δέματι δέ τινες χρῶνται ταῖς ῥίζαις πρὸς χοιράδας. περιάπτοντες τῷ τραχήλῳ.
ἱστᾶσι καὶ ῥοῦν γυναικεῖον προστεθεῖσαι λεῖαι. ἀφεψηθεῖσαι δὲ σὺν οἴνῳ καὶ πινόμεναι,
ἰκτερικοὺς ἀποθεραπεύουσι. καὶ λίθους τοὺς ἐν κύστει θρύπτουσιν. ἔμμηνά τε ἄγουσι.
καὶ σκορπιοπλήκτοις βοηθοῦσιν.

Περὶ λαμψάνης. κεφ. τιε.

Λαμψάνη· ῥωμαῖοι νάπουμ. αἰγύπτιοι εὔθμοι. λάχανόν ἐστιν ἄγριον· τροφιμώτερον καὶ εὐστομαχώτερον τοῦ λαπάθου. οὗ τὰ φύλλα καὶ ὁ καυλὸς ἐσθίεται ἑφθά.

Περὶ ἱππολαπάθου. κεφ. τις.

Ἱππολάπαθον λάχανόν ἐστι μέγα ἐν ἕλεσι γεννώμενον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τοῖς προειρημένοις.

Περὶ βουνίου. κεφ. τιζ.

Βούνιον. οἱ δὲ, ἄτον. οἱ δὲ, ἀκτίνην. οἱ δὲ, ἀνεμόσφορον. προφῆται πεζάδαλερ. αἰγύπτιοι ἐρξώλην. ῥωμαῖοι σκόπα ρέγια. ἄφροι ζιγίτ. οἱ δὲ, θεμψώ. καυλὸν ἀνίησι τετράγωνον· καὶ ἐν αὐτῷ κλωνάρια περὶ πλεῖα φυλλαρίων λεπτῶν καὶ ἀνθῶν πολλά. τῷ μήκει δακτυλιαίων. φύλλα δὲ πρὸς τῇ ῥίζῃ ὅμοια σελίνῳ. λεπτότερα δὲ πολλῷ πρὸς τὰ τοῦ ξιβώλου. ἄνθος δὲ ὡς ἀνήθου. σπέρμα εὐῶδες. ὑοσκυάμου μικρότερον. ἔστι δὲ οὐρητικόν. θερμαντικόν. καὶ δευτέρων ἀγωγόν, σπληνί τε καὶ νεφροῖς καὶ κύστει ἐπιτήδειον. χρῆσις δὲ αὐτοῦ ὑγροῦ τε καὶ ξηροῦ. καὶ χυλιθέντος σὺν ταῖς ῥίζαις καὶ τοῖς καυλοῖς μετὰ μελικράτου ὠφελίμως.

Περὶ βλήτου. κεφ. τιη.

Βλῆτον. αἰγύπτιοι ἐχλοτοριπέμ. οἱ δὲ, ῥιπλάμ. ῥωμαῖοι βλίτουμ. δακοὶ βλής. λαχανεύεται καὶ τοῦτο. ἔστι δὲ εὐκοίλιον. οὐδεμίαν ἔχον φαρμακώδη δύναμιν.

Περὶ μαλάχης. κεφ. τιθ.

Μαλάχη κηπευτή. ῥωμαῖοι μάλβα ὀρτένσις. πυθαγόρας ἄνθεμα. ζωροάστρης, διαδέσμα. αἰγύπτιοι χωκορτήν. προφῆται αἰγὸς σπλήν. οἱ δὲ, οὐραμνός. ἐδωδιμωτέρα μᾶλλον ἡ κηπευτὴ, τῆς χερσαίας. κακοστόμαχος δὲ καὶ εὐκοίλιος. καὶ μᾶλλον οἱ καυλοί. ἐντέροις δὲ καὶ κύστει ὠφέλιμος. δύναμιν δὲ ἔχει τὰ φύλλα ὠμὰ μασηθέντα μετὰ ὀλίγων ἁλῶν αἰγιλώπια ἀνασκευάζειν σὺν μέλιτι. πρὸς μέντοι τὴν ἀπούλωσιν, δίχα τῶν ἁλῶν χρηστέον αὐτῇ. ποιεῖ καὶ πρὸς μελισσῶν καὶ σφηκῶν πληγὰς καταπλασσομένη. καὶ περιχρίσηται δέ τις αὐτὴν ὠμὴν λείαν σὺν ἐλαίῳ, ἄπληκτος διαμένει. μετὰ δὲ οὔρου καταπλασθεῖσα, ἰχῶρας καὶ πίτυρα ἰᾶται. ἑφθὰ δὲ λεῖα τὰ φύλλα καὶ σὺν ἐλαίῳ ἐπιτιθέμενα, πυρίκαυτα καὶ ἐρυσιπέλατα ὠφελεῖ. τὸ δὲ ἀφέψημα αὐτῆς μαλακτικὸν ἐγκάθισμα ὑστέρας. εἰς τε ἐνέματα. πρὸς δηγμοὺς ἐντέρων καὶ μήτρας καὶ δακτυλίου ἁρμόδιον. ὁ δὲ ζωμὸς σὺν ταῖς ῥίζαις βοηθεῖ ἑψόμενος πᾶσι τοῖς θανασίμοις. ξεραν δὲ δεῖ συνεχῶς πίνοντας. ὠφελεῖ δὲ καὶ φαλαγγιοδήκτοις. καὶ γάλα κατασπᾷ. ὁ δὲ καρπὸς μιγνύμενος αὐτῷ λωτοῦ ἀγρίου σπέρματος, πινόμενος μετὰ οἴνου, τὰ περὶ κύστιν ἀλγήματα πραΰνει.

Περὶ ἀτραφάξυος. κεφ. τκ.

Ἀτράφαξις. οἱ δὲ, χρυσολάχανον. ῥωμαῖοι ἀτρίπλικεμ. αἰγύπτιοι ὠχεῖ. λάχανον γνώριμον. διττόν. τὸ μὲν, ἄγριον. τὸ δὲ, κηπευτόν. λαχανεύεται δὲ ἑφθόν. ἔστι δὲ κοιλίας μαλακτικόν. καταπλασσόμενον δὲ ὠμόν τε καὶ ἑφθὸν, φύγεθλα διαφορεῖ. ὁ δὲ καρπὸς αὐτοῦ πινόμενος μετὰ μελικράτου, ἴκτερον θεραπεύει.

Περὶ κράμβης. κεφ. τκα.

Κράμβη ἡ ἥμερος. ἡ δὲ κράμβη κηπαία. ῥωμαῖοι βράσσικα. εὐκοίλιος. ἀκρόζεστος ἐσθιομένη, καθεψηθεῖσα δὲ κοιλίαν ἵστησι. καὶ μᾶλλον ἡ δίσεφθος καὶ ἐν κονίᾳ ἑψηθεῖσα. κακοστόμαχος δὲ καὶ δριμυτέρα ἡ θερινή. ἡ δὲ ἐν αἰγύπτῳ διὰ πικρίαν ἄβρωτος. ἀμβλυωποῦσι δὲ βοηθεῖ καὶ τρομώδεσιν ἐσθιομένη. καὶ τοὺς ἐκ κραιπάλης καὶ οἰνοκανίας σβέννυσιν ἐπιλαμβανομένη. τὸ δὲ ἐξ αὐτῆς κῦμα εὐστομαχώτερον μὲν. δριμύτερον δὲ

καὶ

καὶ οὐρητικώτερον. ταριχευθὲν δὲ κακοστόμαχον. καὶ κοιλίας ταρακτικόν. ὁ δὲ χυλὸς αὐτῆς ὠμὸς μετὰ ἴρεως καὶ νίτρου καταπινόμενος, κοιλίαν μαλάττει. μετ' οἴνου δὲ ποθεὶς ἐχιοδήκτοις βοηθεῖ. σὺν τηλίνῳ δὲ ἀλεύρῳ καὶ ὄξει, ποδαγρικοῖς καὶ ἀρθριτικοῖς. ἕλκεσί τε ῥυπαροῖς καὶ πλατυνομένοις καὶ παλαιοῖς ἁρμόζει. ἐγχεόμενός τε καθ' ἑαυτὸν τοῖς ῥισί, κεφαλὴν καθαίρει. μετὰ δὲ αἰρίνου ἀλεύρου προστεθείς, καταμήνια ἄγει. τὰ δὲ φύλλα καταπλασσόμενα καθ' ἑαυτὰ ἢ μετὰ ἀλφίτων λεῖα, ποιεῖ πρὸς πᾶσαν φλεγμονὴν καὶ οἰδήματα. καὶ ἐρυσιπέλατα δὲ καὶ ἐπινυκτίδας καὶ λέπρας ἰᾶται. μεθ' ἁλῶν δὲ ἄνθρακας περιρρήττει. ἴσχει δὲ καὶ ῥύσιν τῶν ἐν κεφαλῇ τριχῶν. ἑψόμενα δὲ καὶ μισγόμενα μέλιτι, πρὸς νομὰς γαγγραινῶν ποιοῦσιν. ὠμὰ δὲ ἐσθιόμενα μετ' ὄξους, σπληνικοὺς ὠφελεῖ. διαμασσώμενα δέ, φωνῆς ἀποκοπὴν καθίστησι. τὸ χύλισμα καταπινόμενον. καὶ τὸ ἀφέψημα δὲ αὐτῆς, κοιλίαν καὶ ἔμμηνα κινεῖ πινόμενον. τὸ δὲ ἄνθος ἀτόκιον μετὰ τὴν ἀποκύησιν προστεθὲν ἐν πεσσῷ. τὸ δὲ σπέρμα μάλιστα τὸ ἐν αἰγύπτῳ γινομένης πινόμενον, ἕλμινθας ἐκτινάσσει. μίσγεται δὲ καὶ εἰς ἀντιδότους κοιλιακάς. πρόσωπόν τε ἀποκαθαίρει καὶ φακούς. οἱ δὲ καυλοὶ χλωροὶ καέντες σὺν ταῖς ῥίζαις, εἶτα ἀναληφθέντες στέατι χοιρείῳ παλαιῷ, πλευρᾶς χρόνια ἀλγήματα ἐπιτεθέντες παύουσιν.

Περὶ κράμβης ἀγρίας. κεφ. τμβ.

Κράμβη ἣν ῥωμαῖοι βράσσικα ῥούστικα. φύεται ὡς ἐπὶ τὸ πλεῖστον ἐν παραθαλασσίοις καὶ κρημνώδεσι τόποις. ἐοικυῖα τῇ ἡμέρῳ. λευκοτέρα δέ ἐστι καὶ δασυτέρα καὶ πικρά. τὸ δὲ κλῆμα αὐτῆς ἐν κονίᾳ ἑψηθὲν οὐκ ἄστομον. δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα, κολλητικὴν τραυμάτων, καὶ διαφορητικὴν οἰδημάτων τε καὶ φλεγμονῶν.

Περὶ κράμβης θαλασσίας. κεφ. τμγ.

Ἡ δὲ θαλασσία λεγομένη κράμβη, ὅλη ἄλλη ἐστὶ παντὶ τῆς ἡμέρου. ἔχουσα φύλλα σμικρὰ λεπτά. τῇ στρογγύλῃ ἀριστολοχίᾳ ὅμοια. ἐκπέφυκε δὲ ἕκαστον αὐτῶν ἀπὸ κλωνίων ὑπερύθρων. ἐξ ἑνὸς μόσχου ὥσπερ κισσός. ἔχει δὲ καὶ ὀπὸν λευκὸν οὐ πολύν. ἔστι δὲ τῇ γεύσει ὑφάλμυρος. καὶ ποσῶς ἔμπικρος. λιπαρὰ τὴν σύστασιν. ὅλη δὲ ἡ πόα, κακοστόμαχος δριμεῖα. κοιλίας λυτικωτάτη ἑφθὴ βρωθεῖσα. συνέψουσι δὲ αὐτῇ ἔνιοι διὰ τὴν δριμύτητα τὰ λιπαρὰ τῶν κρεῶν.

Περὶ τεύτλου. κεφ. τμδ.

Τεῦτλον μέγα. ῥωμαῖοι βέτα σιλβάτικα. διττόν ἐστιν. ὧν τὸ μὲν μέλαν σταλτικώτερον κοιλίας σὺν φακῇ ἑψηθέν. καὶ μᾶλλον ἡ ῥίζα. τὸ δὲ λευκὸν εὐκοίλιον. ἀμφότερα δὲ κακόχυμα διὰ τὸ ἐν αὐτοῖς νιτρῶδες. ὅθεν ὁ χυλὸς αὐτοῦ καθαίρει κεφαλήν. ῥινὶ ἐγχεόμενος μετὰ μέλιτος. καὶ ὠταλγίας ὠφελεῖ. τὸ δὲ τῶν ῥιζῶν καὶ τῶν φύλλων ἀφέψημα, πιτύρων καὶ κονίδων σμηκτικόν. καὶ χιμέθλης πραϋντικὸν καταντλούμενον. ὠμοῖς δὲ τοῖς φύλλοις καταπλάττειν δεῖ ἀλφοὺς προκνιζωθέντας. καὶ ἀλωπεκίας κατακνησθείσας. καὶ τὰ νεμόμενα ἕλκη. ἑφθὴ δὲ ἐξανθήματα καὶ πυρίκαυτα καὶ ἐρυσιπέλατα ἰᾶται.

Περὶ ἀνδράχνης ἀγρίας. κεφ. τμε.

Ἀνδράχνη ἀγρία. οἱ δέ, ἀείζωον ἄγριον. οἱ δὲ τηλέφιον. ῥωμαῖοι ἰλλέκεβραμ. οἱ δέ, πορτουλάκαμ. ἄφροι μοίμοιμ. δακοὶ λάξ. αἰγύπτιοι μοχμουτίμ. ἔχει αὕτη πλατύτερα φυλλάρια πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα. φύεται ἐν πετρώδεσι τόποις. ἔστιν ὅτε καὶ ἐν κήποις. φύλλα ἔχει ὅμοια ἐλαίᾳ. μικρότερα δὲ πολλῷ, πλείονα δὲ καὶ ἁπαλά. καυλία ἐρυθρά. ἀπὸ μιᾶς ῥίζης πολλὰ ἐπὶ γῆν κεκλιμένα. μασσώμενα δὲ εὔχυμα καὶ

πλίχεα καὶ ὑφάλμυρα. δύναμιν δὲ ἔχει θερμαντικήν. δριμεῖαν. ἑλκωτικήν. χοιράδων διαφορητικὴν σὺν ἀξουγγίῳ καταπλαττομένη.

Περὶ ἀνδράχνης. κεν. τκϛ.

Ἀνδράχνη δύναμιν ἔχει στυπτικήν. καταπλασσομένη δὲ μετὰ ἀλφίτων, κεφαλῆς ἀλγήμασι καὶ ὀφθαλμῶν φλεγμοναῖς καὶ ταῖς ἄλλαις. καὶ στομάχου πυρώσεσι καὶ ἐρυσιπέλασι, καὶ κύστεως ἀλγήμασι βοηθεῖ. βρωθεῖσα δὲ, αἱμωδίαν καὶ στομάχου καὶ ἐντέρων πύρωσιν καὶ ῥευματισμὸν πραΰνει. νεφρούς τε δακνομένους καὶ κύστιν εὐδιατίθησι. καὶ τὰς πρὸς συνουσίας ὁρμὰς ἐκλύει. παραπλησίως δὲ καὶ ὁ χυλὸς αὐτῆς ἐνεργεῖ πινόμενος καὶ ἐν πυρετοῖς ποιῶν. ἔτι πρὸς ἕλμινθας στρογγύλας. αἵματός τε πτύσιν καὶ δυσεντερίας. καὶ πρὸς αἱμορροΐδας καὶ αἱμορραγίας, πολύεφθος γινομένη. καὶ πρὸς σηπὸς δήγματα. καὶ εἰς τὰ ὀφθαλμικὰ δὲ χρησίμως μίσγεται. ἔγκλυσμά τε ἐστὶν ἐντέρων ῥευματιζομένων. ἢ δαξομένης μήτρας, καὶ πρὸς τὰς ἐξ ἐγκαύσεως κεφαλαλγίας σὺν ῥοδίνῳ ἢ ἐλαίῳ ἔμβρεγμα. πρός τε τὰ ἐν κεφαλῇ ἐξανθήματα, σὺν οἴνῳ σμῆγμα. πρὸς τραύματα δὲ σφακελίζοντα, σὺν ἀλφίτῳ καταπλασσομένη.

Περὶ ἀσπαράγου. κεν. τκζ.

Ἀσπάραγος πετραῖος ἢ μυάκανθα. οἱ δὲ, μῦον καλοῦσι. ἐνώλεμος. οὗ τὸ καυλίον ἑψηθὲν καὶ βρωθὲν, κοιλίαν μαλάσσει καὶ οὖρα κινεῖ. τῶν δὲ ῥιζῶν τὸ ἀφέψημα πινόμενον, βοηθεῖ δυσουροῦσιν. ἰκτερικοῖς. νεφριτικοῖς. ἰσχιαδικοῖς. φαλαγγιοδήκτοις δὲ μετ' οἴνου ἀφεψόμενον. καὶ ὀδονταλγοῦσι δὲ κρατουμένου τοῦ ἀφεψήματος ἐπὶ τῷ πονοῦντι ὀδόντι. ποιεῖ δὲ πρὸς τὰ αὐτὰ καὶ τὸ σπέρμα πινόμενον. φασὶ δὲ ἔτι τοὺς κύνας πιόντας τὸ ἀφέψημα αὐτοῦ ἀποθνήσκειν. ἔνιοι δὲ ἱστόρησαν ὅτι ἐάν τις κριοῦ κέρατα συγκόψας κατορύξῃ, φύεται ἀσπάραγος. ἐμοὶ δὲ ἀπίθανον. ὁ μέντοι ἀσπάραγος θάμνος ἐστὶ πολύκλαδος. φύλλα ἔχων πολλά. μακρά. ὅμοια μαράθρῳ. ῥίζα στρογγύλη μεγάλη. ἔχουσα κόνδυλον. τούτου τινὸς τὸ καυλίον λειούμενον μετὰ οἴνου λευκοῦ, παύει φρενίτιδας. ἑφθὸς δὲ ἢ ὀπτὸς λαμβανόμενος, παύει στραγγουρίας καὶ δυσουρίας. ἔτι δυσεντερίας. ἡ δὲ ῥίζα αὐτοῦ ἑψηθεῖσα ἐν ὄξει ἢ οἴνῳ, παύει στρέμματα. ἑφθὴ δὲ μετὰ σύκων καὶ ἐρεβίνθων λαμβανομένη, ἰᾶται ἴκτερον. καὶ παύει ἰσχιάδα καὶ στραγγουρίαν. περιαπτομένη δὲ καὶ τὸ ἀπόζεμα αὐτῆς πινόμενον, ποιεῖ ἀτόκιον καὶ ἄγονον.

Περὶ ἀρνογλώσσου. κεν. τκη.

Ἀρνόγλωσσον. οἱ δὲ ἄρνειον. οἱ δὲ, προβάτειον. οἱ δὲ, κυνόγλωσσον. οἱ δὲ, ἑπτάπλευρον. οἱ δὲ, πολύνευρον. προφῆται εὐρεχυδύμονος. αἰγύπτιοι ἀσονθ. ῥωμαῖοι πλαντάγω μίνορ. ταρβηλοδάθιον. ἱσπανοὶ θησαρικάμ. ἀφροὶ ἀτιερκόν. διττὸν ἐστί. τὸ μὲν μικρόν. τὸ δὲ, μεῖζον. ἔχει δὲ τὸ μὲν μικρὸν φύλλα στενώτερα καὶ μικρότερα. καὶ μαλακώτερα καὶ λειότερα καὶ λεπτότερα. καυλίῳ δὲ γωνιοειδεῖ κεκλιμένα ὡς ἐπὶ τὴν γῆν. ἄνθη ὠχρά. τὸ δὲ σπέρμα ἐπ' ἄκρων τῶν καυλῶν. τὸ δὲ μεῖζον εὐερνέστερον. πλατύφυλλον. λαχανῶδες. καυλὸς δὲ ἐπὶ τούτου γωνιώδης. ὑπέρυθρος. ὕψος πήχεως. ἐκ μέσου μέχρι κορυφῆς σπέρματι περιεχόμενος λεπτῷ. ῥίζαι δὲ ὕπεισιν ἁπαλαί. δασεῖαι. λευκαί. πάχος δακτύλου. γίνεται δὲ πρὸς τοῖς τέλμασι καὶ φραγμοῖς καὶ ἐνίκμοις τόποις. εὐχρηστότερον δὲ τὸ μεῖζον. δύναμιν δὲ ἔχει τὰ φύλλα ξηραντικήν. στυπτικήν. ὅθεν καὶ καταπλασσόμενα πρὸς πάντα τὰ κακοήθη καὶ ἐλεφαντιῶντα ῥευματικὰ καὶ ἀκάθαρτα ἕλκη ἁρμόζει. ἴσχει δὲ καὶ αἱμορραγίαν. νομάς.

ἄνθρακας, ἕρπητας, ἐπινυκτίδας. ἀπουλοῖ καὶ ἕλκη χρόνια καὶ ἀνώμαλα. καὶ τὰ χειρώνεια ἰᾶται. καὶ κόλποις παρακολλᾷ. καὶ τὰ κακοήθη καὶ πυρίκαυτα. φλεγμονάς. παρωτίδας. φύγεθλα. χοιράδας δὲ καὶ αἰγίλωπας σὺν ἁλσὶν ἐπιπλασσόμενα ὠφελεῖ. ἑφθὸν δὲ τὸ λάχανον μετὰ ἄλλων καὶ ὄξους λαμβανόμενον, δυσεντερικοῖς καὶ κοιλιακοῖς ἁρμόζει. δίδοται δὲ καὶ μετὰ φακῆς ἀντὶ σεύτλων συνεψόμενον. καὶ πρὸς λευκοφλεγματίαν μετὰ τὸ ξηροφαγῆσαι, μέση δίδοται ἡ πόα ἑφθή. ποιεῖ δὲ καὶ ἐπιληπτικοῖς καὶ ἀσθματικοῖς διδομένη. ὁ δὲ χυλὸς τῶν φύλλων, τὰ ἐν στόματι ἕλκη ἀνακαθαίρει. συνεχῶς διακλυζόμενος. σὺν δὲ κιμωλίᾳ ἢ ψιμμυθίῳ, ἰᾶται τὰ ἐρυσιπέλατα. σύριγγάς τε ἐγκλυζόμενος ὠφελεῖ. καὶ πρὸς ὠταλγίας καὶ ὀφθαλμίας ἐνσταζόμενος ὁ χυλός. καὶ κολλουρίοις μισγόμενος. καὶ πρὸς οὖλα αἱμασσόμενα. καὶ πρὸς αἷμα ἀνάγοντας πινόμενος. καὶ πρὸς δυσεντερικοὺς ἐγκλυζόμενος. πίνεται δὲ καὶ πρὸς φθίσιν καὶ πρὸς ὑστερικὰς πνίγας προστίθεται ἐν ἐρίῳ. καὶ ὑστέρα ῥευματιζομένη. καὶ ὁ καρπὸς δὲ πινόμενος μετ' οἴνου, τοὺς τῆς κοιλίας ῥευματισμοὺς καὶ πτύσεις αἵματος ἐπέχει. ἡ δὲ ῥίζα ἀφεψηθεῖσα καὶ διακλυζομένη καὶ διαμασωμένη, ὀδονταλγίας παύει. πρὸς δὲ τὰ ἐν κύστει ἕλκη καὶ νεφροῖς, δίδοται ἡ ῥίζα καὶ τὰ φύλλα μετὰ γλυκέος. φασὶ δὲ ῥίζας τρεῖς ποθείσας μετ' οἴνου κυάθων τριῶν καὶ ὕδατος ἴσου, τριταίῳ βοηθεῖν. τεταρταίῳ δὲ τέσσαρας ῥίζας. ἔνιοι δὲ καὶ ἐν δέματι χρῶνται τῇ ῥίζῃ πρὸς χοιράδας καὶ διαφορεῖν. Οἱ δὲ σῦροι τὸν τούτου ζωμὸν καὶ τῆς καλαμίνθης σὺν μέλιτι, φασὶ τοὺς πυρετοὺς θεραπεύειν. διδόμενον δευτέρᾳ, τετάρτῃ καὶ παρασκευῇ. τοῦτο ὡς μυστήριόν τι δέχου. ἔστι γὰρ ἀληθέστατον καὶ διὰ πείρας.

Περὶ σίου. κε. τκθ.

Σίον τὸ ἐν ὕδασιν. οἱ δέ, ἀναγαλλὶς ἔνυδρος. οἱ δέ, σχῖνος ἀρωματική. οἱ δέ, δάρην ἴον, οἱ δέ λαουβέρδε. εὑρίσκεται ἐν τοῖς ὕδασι θαμνίον ὀρθόν. λιπαρόν. φύλλα ἔχον πλατέα, ἱπποσελίνῳ ἐοικότα. μικρότερα δὲ καὶ ἀρωματίζοντα. ἅπερ ἐσθιόμενα ἑφθά τε καὶ ὠμά, λίθους θρύπτει καὶ ἐκκρίνει. οὖρά τε κινεῖ. καὶ ἔμβρυα καὶ ἔμμηνα ἄγει. δυσεντερικοῖς τε χρήσιμα βρωθέντα. Κρατεύας δὲ ἱστορεῖ περὶ αὐτοῦ οὕτω. θαμνοειδὴς ὀλίγα φύλλα ἔχουσα. περιφερῆ. μείζονα ἡδυόσμου. μέλανα. παρεγγίζοντα εὐζώμῳ.

Περὶ σισυμβρίου. κε. τλ.

Σισύμβριον. οἱ δέ, ἕρπυλλον καλοῦσιν. οἱ δέ, ἀφροδίτης στέφανον. ῥωμαῖοι ὑστεράλις. οἱ δέ, ἔρβα βενέρεα. ἐν χέρσοις φύεται. ἔοικε δὲ ἡδυόσμῳ κηπαίῳ. πλατυφυλλότερον δὲ καὶ εὐωδέστερον. στεφανωματικόν. δύναμιν δὲ ἔχει θερμαντικήν. ἁρμόζει δὲ πρὸς στραγγουρίας καὶ λιθιάσεις τὸ σπέρμα, σὺν οἴνῳ πινόμενον. καὶ στρόφους καὶ λυγμοὺς παύει. τὰ δὲ φύλλα ἐπιπλάσσεται πρὸς κεφαλαλγίαν κατὰ τῶν κροτάφων καὶ τοῦ μετώπου. πρός τε σφηκῶν πληγὰς καὶ μελιττῶν. ἱστᾶσι δὲ καὶ ἐμέτους ποθέν.

Περὶ ἑτέρου σισυμβρίου. κε. τλα.

Σισύμβριον ἕτερον. οἱ δέ, καρδαμίνην. οἱ δέ, καὶ τοῦτο σίον καλοῦσιν. ἔνυδρός ἐστι πόα. κατὰ τὰ αὐτὰ τῷ σίῳ γεννωμένη. καρδαμίνην δ' ἔνιοι λέγουσι, διὰ τὸ ἐοικέναι καρδάμῳ τὴν γεῦσιν. φύλλα ἔχει τὸ μὲν πρῶτον περιφερές. αὐξόμενον δὲ σχίζεται ὡς τὸ τοῦ εὐζώμου. ἔστι δὲ θερμαντικόν. οὐρητικόν. βιβρώσκεται δὲ καὶ ὠμόν. ἀποκαθαίρει δὲ καὶ φακούς. καὶ ἔφηλιν καταπλασθέντα δι' ὅλης τῆς νυκτός. ἕωθεν δὲ ἀπο-

κλυσθέν.

Περὶ κρίθμου. κεφ. τλβ.

Κρίθμον· οἱ δὲ, κρίταμον. θαμνῶδές ἐστι βοτάνιον, ἀμφιλαφὲς, περὶ πῆχυν τὸ ὕψος. φυόμενον ἐν πετρώδεσι καὶ παραθαλασσίοις τόποις. φύλλοις πολλοῖς λιπαροῖς καὶ ὑπολεύκοις. τοῖς τῆς ἀνδράχνης προσεοικόσι. πλατυτέροις μέντοι καὶ ἐπιμηκεστέροις. ἁλμυρίζουσι δὲ πρὸς τὴν γεῦσιν. ἄνθη λευκά. τὸν δὲ καρπὸν ὥσπερ λιβανωτίδος μαλακόν. εὐώδη, στρογγύλον. ὃς ξηρανθεὶς διΐσταται. καὶ ἔνδον ὡς πυρὸν ἔχει τὸ σπέρμα. ῥίζας δὲ δακτύλου τὸ πάχος, τρεῖς ἢ τέσσαρας. εὐώδεις, ἡδείας. δύναται δὲ ὁ καρπὸς καὶ ἡ ῥίζα καὶ τὰ φύλλα ἀφεψηθέντα οἴνῳ καὶ ποθέντα, βοηθεῖν δυσουροῦσι καὶ ἰκτερικοῖς. κινεῖ καὶ καταμήνια. λαχανεύεται ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον. καὶ ταριχεύεται ἐν ἅλμῃ.

Περὶ κορωνόποδος. κεφ. τλγ.

Κορωνόπους· οἱ δὲ, ἄμμωνος· οἱ δὲ, ἄστριον. ἄφροι ἀπιρσίτη. ῥωμαῖοι κακιαξινέμ. οἱ δὲ, στιλάτω, οἱ δὲ, σαγγινάριαμ. πρόμηκες βοτάνιον ἐπὶ τοῦ ἐδάφους ἐστρωμένον. κατεσχισμένον τὰ φύλλα. λαχανεύεται δὲ καὶ τοῦτο ἑφθόν. ῥίζαν λεπτὴν ἔχον. στυπτικὴν. ἐσθιομένην· πρὸς κοιλιακοὺς ποιοῦσαν. φύεται δὲ ἐν χέρσοις τόποις. καὶ ἐν δώμασι καὶ ἐν ταῖς ὁδοῖς.

Περὶ σόγχου. κεφ. τλδ.

Σόγχος τραχύς. οἱ δὲ, κιχώριον. ῥωμαῖοι κικέρβιτα ἄσπερα. ἄφροι γαθουνήμ. τούτου δὲ δύο εἴδη. τὸ μὲν, γάρ ἐστιν ἀγριωδέστερον καὶ ἀκανθωδέστερον. τὸ δὲ, τρυφερώτερον καὶ ἐδώδιμον. καυλὸς δὲ γωνιοειδὴς ἐνίοτε καὶ ὑπέρυθρος. φύλλα ἔχει ἐκ διαστημάτων ἐσχισμένα τὴν περιφέρειαν. δύναμις δὲ αὐτῶν ἐστὶ ψυκτική. μετρίως ὑποστύφουσα. ὅθεν στομάχῳ καυσουμένῳ. καὶ φλεγμοναῖς, καταπλασσόμενοι ἁρμόζουσιν. ὁ δὲ χυλὸς καταῤῥοφούμενος, δηγμὸν στομάχου καταπραΰνει. καὶ γάλα κατασπᾷ. προστεθεὶς δὲ ἐν ἐρίῳ, δακτυλίῳ καὶ μήτρας φλεγμοναῖς βοηθεῖ. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει. ὁ δὲ ἕτερος σόγχος ὁ καὶ τρυφερὸς, δενδρώδης ἐστί. καὶ πλατύφυλλος. τὰ δὲ φύλλα δεῖ λεπτὸν κλάδοις ἔχοντα. καὶ οὗτος δὲ τὰ αὐτὰ ποιεῖ.

Περὶ σέρεως. κεφ. τλε.

Σέρις ἥμερος. οἱ δὲ πικρίδα. αἰγύπτιοι ἀγόν. ῥωμαῖοι ἰντύβουμ ἀγρέστεμ. διαστηώνημ ἀγρία, πικρὶς ἡ καὶ κιχώριον καλουμένη. ἡ δέ τις ἐστὶ καὶ πλατυφυλλοτέρα. καὶ εὐστομαχωτέρα τῇ κηπευτῇ. καὶ ταύτης δὲ διττὸν εἶδος. ἡ μὲν γάρ ἐστι θριδακωδεστέρα καὶ πλατύφυλλος. ἡ δὲ, στενόφυλλος καὶ ἔμπικρος. ἀμφότεραι δὲ στυπτικαί. ψυκτικαὶ καὶ εὐστόμαχοι. ἱστᾶσι δὲ καὶ κοιλίαν ἑφθαί. μετ᾽ ὄξους λαμβανόμεναι. καὶ μάλιστα αἱ ἄγριαι εὐστομαχώτεραι. βρωθεῖσαι γὰρ, ἀτονοῦντα στόμαχον παρηγοροῦσι καὶ καυσούμενον. καταπλασσόμεναι δὲ σὺν ἀλφίτῳ καὶ καθ᾽ ἑαυτὰς καρδιακοῖς εἰσὶ χρήσιμοι. ποδάγραις καὶ ὀφθαλμῶν φλεγμοναῖς βοηθοῦσιν. ἡ δὲ πόα καὶ ἡ ῥίζα καταπλασθεῖσα, σκορπιοπλήκτοις ἀρήγει. καὶ ἐρυσιπέλατα σὺν ἀλφίτῳ ἰᾶται. σὺν ψιμμυθίῳ δὲ καὶ ὄξει ἐστὶν ὁ χυλὸς αὐτῶν ἐπίχριστος τῶν ψύξεως δεομένων.

Περὶ κονδρίλλης. κεφ. τλϛ.

Κονδρίλλη· οἱ δὲ, καὶ ταύτην κιχώριον καλοῦσιν ἢ σέριδα. τὰ μὲν φύλλα καὶ τὸν καυλὸν καὶ τὰ ἄνθη ἔχει κιχωρίῳ ὅμοια. ὅθεν καὶ εἶδος αὐτὸ τινὲς εἶπον σέριδος ἀγρίας. λεπτότερον δὲ τὸ ὅλον. περὶ δὲ τοῖς κλωναρίοις αὐτοῖς, εὑρίσκεται κόμμι ὅμοια μαστίχῃ. μεγέθει κυαμιαῖα. ἅτινα προστεθέντα μετὰ σμύρνης λεῖα, ἐν ὀθονίῳ, μέγεθος ἐλαίας,

ἔμμηνα

ἔμμηνα ἄγει. ἡ δὲ πόα σὺν τῇ ῥίζῃ κοπεῖσα, εἰς τὸ χρίσματος ἀναπλάσσεται μίσυ μετὰ μέλιτος· οἵτινες ἀναθέντες καὶ νίτρῳ μιγέντες, ἀλφοὺς ἀποσμήχουσιν. ἀνακολλᾷ δὲ καὶ τρίχας τὸ κόμμι. καὶ ἡ ῥίζα δὲ πρόσφατος ποιεῖ εἰς τὰ αὐτά. βαπτομένης εἰς αὐτὴν βελόνης, καὶ προσαπτομένης ταῖς θριξίν. ἁρμόζει δὲ καὶ πρὸς ἔχεις σὺν οἴνῳ πινομένη. καὶ κοιλίαν ἵστησιν ὁ χυλὸς αὐτῆς ἑψηθεὶς σὺν οἴνῳ καὶ ποθείς, καὶ καθ' αὑτόν. ἔστι δὲ καὶ ἕτερον εἶδος χονδρίλλης. φύλλον δὲ ἔχει περιβεβρωμένον. περιμήκες. ἐπὶ γῆς ἐστρωμένον. καυλὸν δὲ ὀποῦ μεστόν. ῥίζαν δὲ λεπτήν. ὕπακμον. κούφην. στρογγύλην. ὑπόξανθον. ὀποῦ μεστήν. δύναμιν δὲ ἔχει ὁ καυλὸς καὶ τὰ φύλλα πεπτικήν. ὁ δὲ ὀπὸς τριχῶν τῶν ἐν βλεφάροις ἀνακολλητικός. φύεται δὲ ἐν γεώδεσι καὶ ἐργασίμοις χωρίοις.

Περὶ κολοκύνθης. κεφ. τλζ.

Κολόκυνθα ἐδώδιμος ὠμὴ καταπλασθεῖσα λεία, οἰδήματα καὶ ἀποστήματα πραΰνει. τὸ δὲ ξέσμα αὐτῆς παιδίοις σειριῶσιν, ὠφελίμως κατὰ τοῦ βρέγματος καταπλάσσεται. καὶ πρὸς ὀφθαλμοῦ φλεγμονὰς καὶ ποδαγρικὰς ὁμοίως. ὁ δὲ χυλὸς τοῦ ξύσματος τῶν θλιβέντων, πρὸς ὠταλγίας καθ' ἑαυτὸν ἢ μετὰ ῥοδίνου ἐγχυματιζόμενος ὠφελεῖ. καὶ πρὸς καυσουμένων ἐπιφάνειαν ἐγχριόμενος ὠφελεῖ. ὅλης δὲ αὐτῆς ἀπτηθείσης ἢ ἐκθλιβείσης ὁ χυλὸς πινόμενος μετὰ μέλιτος βραχέος καὶ νίτρου, κοιλίαν λύει κούφως. καὶ εἴ τις κοιλάνας αὐτὴν ὠμήν, ἐγχέας τε οἶνον καὶ ἐξαιθριάσας, κεράσας τε δοίη πιεῖν, μαλάττει κοιλίαν κούφως.

Περὶ ἡμέρου κίκιος. κεφ. τλη.

Κίκυς ἥμερος. εὐκοίλιος. εὐστόμαχος. ψυκτικός. οὐ φθειρόμενος. κύστει ἁρμόδιος. ἀνακτητικὸς ἀφ' ἐπιθυμιῶν ὀσφραινόμενος. καὶ τὸ σπέρμα αὐτοῦ μετρίως οὐρητικὸν ἁρμόζον σὺν γάλακτι ἢ γλυκεῖ πρὸς τὰς ἐν κύστει ἑλκώσεις. τὰ δὲ φύλλα αὐτοῦ σὺν οἴνῳ καταπλασθέντα, κυνόδηκτα ἰᾶται. σὺν μέλιτι δὲ ἐπινυκτίδας.

Περὶ πέπονος. κεφ. τλθ.

Η δὲ τοῦ πέπονος σὰρξ ἢ αὐτὴ οὐρητικὴ ἐσθιομένη. καταπλασθεῖσα δὲ ὀφθαλμοῦ φλεγμονὰς πραΰνει. τὸ δὲ βρέγμα αὐτοῦ σειριῶσι παιδίοις κατὰ τοῦ βρέγματος ἐπιτίθεται, καὶ ῥευματιζομένοις ὀφθαλμοῖς ἀντὶ ἀνακολλήματος κατὰ τοῦ μετώπου. ὁ δὲ χυλὸς σὺν τῷ σπέρματι μιγεὶς ἀλεύρῳ καὶ ξηρανθεὶς ἐν ἡλίῳ, σμῆγμα γίνεται ῥυπτικὸν ἢ λαμπρυντικὸν προσώπου. ἡ δὲ ῥίζα ξηρὰ ποθεῖσα σὺν ὑδρομέλιτι < ὁλκῆς, ἐμέτους κινεῖ. εἰ δέ τις πραέως ἀπὸ δείπνου ἐμέσαι θελήσειεν, ἀρκέσουσιν ὀβολοὶ β. ὑπάγει δὲ καὶ κηρία καταπλασθεῖσα μετὰ τοῦ μέλιτος.

Περὶ θρίδακος ἡμέρου. κεφ. τμ.

Θρίδαξ ἥμερος. ῥωμαῖοι λακτοῦκα. αἰγύπτιοι ἐμβροσί. εὐστόμαχος. ὑπόψυχρος. ὑπνωτική. κοιλίας μαλακτική. γάλακτος κατασπαστική. ἑψηθεῖσα δὲ γίνεται τροφιμωτέρα. ἄπλυτος δὲ ἐσθιομένη, στομαχικοῖς ἁρμόζει. τὸ δὲ σπέρμα αὐτῆς πινόμενον, τοῖς συνεχῶς ὀνειρώττουσι βοηθεῖ. καὶ συνουσίαν ἀποστρέφει. αὐταὶ δὲ συνεχῶς ἐσθιόμεναι, ἀμβλυωπίας εἰσὶ ποιητικαί. ταριχεύονται δὲ ἐν ἅλμῃ. ἐκκαυλίσασαι δὲ, ἔχουσί τι παρεμφερὲς τῇ τοῦ χυλοῦ καὶ ὀποῦ δυνάμει τῆς ἀγρίας θρίδακος.

Περὶ ἀγρίας θρίδακος. κεφ. τμα.

Ἡ δὲ ἀγρία θρίδαξ ἣν προφῆται αἷμα τιτάνου, ζωροάστρης φέρουμβρος, ῥωμαῖοι λακτοῦκα σιλβέστρις καλοῦσιν, ἔοικε τῇ ἡμέρῳ, καυλῷ δὲ στερεὰ δὲ καὶ τοῖς φύλλοις λευκοτέρα, καὶ ἰσχνοτέρα καὶ τραχυτέρα ὑπάρχουσα, πικρὰ δὲ πρὸς τὴν γεῦσιν. ὁμοιοῦται δὲ κατά τι πρὸς τὴν δύναμιν μήκωνι. ὅθεν καὶ τὸν ὀπὸν αὐτῆς ἔνιοι μίσγουσι τῷ μηκωνίῳ. καθαίρει δὲ μετ' ὀξυμέλιτος ποθεὶς ὁ ὀπὸς δυοῖν ὀβολῶν ὁλκή, ὑδατώδη κατὰ κοιλίαν. ἀποκαθαίρει δὲ καὶ ἄργεμα καὶ ἀχλύν. ποιεῖ καὶ πρὸς τὰς ἐπικαύσεις ἐγχριόμενος σὺν γυναικείῳ γάλακτι. ἔστι δὲ καθόλου ὑπνωτικὴ καὶ ἀνώδυνος. ἄγει δὲ ἔμμηνα. ποτίζεται δὲ καὶ πρὸς σκορπιοπλήκτους καὶ φαλαγγιοδήκτους. τὸ δὲ σπέρμα ὥσπερ τὸ τῆς ἡμέρου ποθέν, ὀνειρωγμοὺς καὶ συνουσίαν ἀποστρέφει. δύναται δὲ καὶ ὁ χυλὸς πρὸς τὰ αὐτά. ἀσθενέστερος μέντοι. ἀποτίθεται δὲ ὁ ὀπὸς ἐν κεραμίοις ἀγγείοις προηλιαζόμενος ὥσπερ καὶ τὰ λοιπὰ χυλίσματα.

Περὶ γιγγιδίου. κεφ. τμβ.

Γιγγίδιον. οἱ δὲ, λεπίδιον. ῥωμαῖοι βισακούτουμ. αἰγύπτιοι δορυσαστρού. σύροι ἀδδελού. ἄφροι πιεντά. φύεται πλεῖστον ἐν κιλικίᾳ τε καὶ συρίᾳ. βοτάνιον σταφυλίνῳ μὲν ἐοικὸς ἀγρίῳ, λεπτότερον δὲ καὶ πυκνότερον. ῥίζιον ὑπόλευκον, ὑποπικρίζον. λαχανεύεται δὲ ὠμόν τε καὶ ἑφθόν, καὶ ταριχευθὲν ἐσθίεται. ἔστι δὲ εὐστόμαχον, οὐρητικόν. καὶ τὸ ἀφέψημα αὐτοῦ πινόμενον μετὰ οἴνου κύστει χρήσιμον.

Περὶ σκάνδυκος. κεφ. τμγ.

Σκάνδυξ. ῥωμαῖοι ἔρβα σκανάρια. οἱ δὲ, ἀκουκλάμ. καὶ τοῦτο ἄγριον λάχανον, ὑπόδριμυ καὶ ἔμπικρον, ἐδώδιμον, ἑφθὸν καὶ ὠμὸν ἐσθιόμενον, εὐκοίλιον καὶ εὐστόμαχον. τὸ δὲ ἀφέψημα αὐτοῦ κύστει χρήσιμον καὶ νεφροῖς πινόμενον καὶ ἥπατι.

Περὶ καυκαλίδος. κεφ. τμδ.

Καυκαλίς. οἱ δὲ, καῦκον ἢ δαῦκον ἄγριον. οἱ δὲ, μυῖτις. δημόκριτος βρίον. ῥωμαῖοι πέδεμ γαλλινάκεουμ. οἱ δὲ, πέδεμ πούλλι. αἰγύπτιοι σέσελις. καυλίον ἐστὶ σπιθαμιαῖον ἢ καὶ μεῖζον, ὑπόδασυ. φύλλα ἔχον σελίνῳ ἐμφερῆ, ἐπ' ἄκρου δὲ μαράθρου δίκην πολυσχιδῆ, δασέα. καὶ ἐπ' ἄκρου σκιάδιον λευκόν, εὐῶδες. λαχανεύεται δὲ τοῦτο ὠμόν τε καὶ ἑφθὸν ἐσθιόμενον. ἔστι δὲ διουρητικόν.

Περὶ εὐζώμου. κεφ. τμε.

Εὔζωμον. ῥωμαῖοι δὲ ἐροῦκαμ. αἰγύπτιοι ἐθρεκικήν. ἄφροι ἀσουρίκ. τοῦτο ὠμὸν πλεῖον βρωθέν, συνουσίαν παρορμᾷ. καὶ τὸ σπέρμα δὲ αὐτοῦ τὸ αὐτὸ ποιεῖ. οὐρητικὸν ὑπάρχον καὶ πεπτικὸν καὶ εὐκοίλιον. χρῶνται δὲ τῷ σπέρματι αὐτοῦ καὶ εἰς τὰς ἀρτύσεις. ἀποτίθενται δὲ αὐτὸ πρὸς τὸ πλείονα διαμένειν χρόνον, ὄξει φυρῶντες ἢ γάλακτι. καὶ ἀναπλάσσοντες τροχίσκους. γίνεται δὲ καὶ ἄγριον εὔζωμον, μάλιστα ἐν τῇ κατὰ τὴν ἑσπέραν ἰβηρίᾳ. οὗ τῷ σπέρματι καὶ ἀντὶ σινήπεως οἱ τῆδε ἄνθρωποι χρῶνται. ἔστι δὲ διουρητικώτερον καὶ δριμύτερον πολλῷ τοῦ ἡμέρου.

Περὶ ὠκίμου. τμϛ.

Ὤκιμον. γνώριμον. βιβρωσκόμενον πολύ, ἀμβλυωπίας αἴτιον. ἔστι δὲ κοιλίας μαλακτικόν, πνευμάτων κινητικόν, οὐρητικόν, γάλακτος προκλητικόν, δυσμετάβλητον. καταπλασσόμενον δὲ σὺν ἀλφίτου πάλῃ καὶ ῥοδίνῳ καὶ ὄξει, φλεγμοναῖς βοηθεῖ πνεύμονος, καὶ δράκοντος θαλασσίου καὶ σκορπίου πληγαῖς. καθ' ἑαυτὸ δὲ σὺν οἴνῳ χίῳ, πρὸς ὀφθαλμῶν ὀδύνας. ὁ δὲ χυλὸς αὐτοῦ ἀποκαθαίρει ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς. καὶ τὰ ῥεύματα ξηραίνει. τὸ δὲ σπέρμα πινόμενον, ἁρμόζει τοῖς μελαγχολῶσι καὶ δυσουροῦσι καὶ πνευματουμένοις. ποιεῖ δὲ καὶ πταρμοὺς πλείους ὑποσπώμενον δι' ὀσφρήσεως. καὶ ἡ πόα δὲ τὸ αὐτὸ ποιεῖ. συμπιέζειν δὲ

τοὺς

τοὺς ὀφθαλμοὺς δεῖ ὠθόντος τοῦ πταρμοῦ. φυλάσσουσι δέ τινες αὐτὸ καὶ οὐκ ἐσθίουσι, διὰ τὸ μασσηθὲν καὶ τεθὲν ἐν ἡλίῳ, σκωλήκια γεννᾶν. Λίβυες δὲ προσειλήφασιν ὅτι οἱ φαγόντες αὐτὸ καὶ πληγέντες ὑπὸ σκορπίου, ἀπόνοι διαμένουσιν.

Περὶ ὀροβάγχης. κεφ. τμζ.

Ὀροβάγχη. οἱ δὲ, κυνομόριον. οἱ δὲ λέοντα. Κύπριοι δὲ θυρσίνην καλοῦσιν ὁ κοινῶς λύκος ὀνομάζεται. καυλίον ἐστὶν ὑπέρυθρον ὡς διασπιθαμιαῖον. ἐνίοτε δὲ καὶ μεῖζον. φύλλοις ὑπολίπαρον. ἔνδασυ. τρυφερόν. ἄνθεσιν ὑπολεύκοις ἢ μηλίζουσι κεχρημένον. ῥίζα δὲ ὑπέστι δακτύλου τὸ πάχος. κατατετρημένη πρὸς τὴν τοῦ καυλοῦ ξηρασίαν. δοκεῖ δὲ φυόμενον ἐν ὀσπρίοις τισὶ πνίγειν αὐτά. ὅθεν ἐπὶ τὴν προσωνυμίαν ἔσχηκε. λαχανεύεται δὲ καὶ ὠμὸν καὶ ἑφθόν, ἐκ λοπάδος ὡς ἀσπάραγος ἐσθιόμενον. καὶ ὀσπρίοις συνεψηθὲν, τάχιον αὐτὰ δοκεῖ ἑψεῖν.

Περὶ τραγοπώγωνος. κεφ. τμη.

Τραγοπώγων ἢ τετραπώγων. οἱ δὲ, κόμην καλοῦσι. καυλὸς βραχύς. φύλλα κρόκῳ ὅμοια. ῥίζα μακρά. γλυκεῖα. ὕπτια. ἐπὶ δὲ τοῦ καυλοῦ κάλυξ μέγας. καὶ ἐξ ἄκρου καρπὸς μέλας. ἀφ' οὗ καὶ τὸ ὄνομα ἔσχεν. ἔστι δὲ ἡ πόα ἐδώδιμος.

Περὶ ὀρνιθογάλου. κεφ. τμθ.

Ὀρνιθόγαλον. καυλίον ἐστὶ τρυφερόν. λεπτὸν. ὑπόλευκον ὡς διασπιθαμιαῖον. ἄνω παραφυάδας ἔχον τρεῖς ἢ τέσσαρας. ἁπαλάς. ἀφ' ὧν ἄνθη ἔξωθεν μὲν βοτανώδη. διανοιχθέντα δὲ γαλακτίζοντα. τὸ μεταξὺ αὐτῶν κεφάλιον ὡς κάγχρυ ἐντετμημένον. μετὰ ἄρτου συνοπτώμενον ὡς μελάνθιον. ῥίζα δὲ βολβώδης. ἐσθιομένη ὠμή τε καὶ ἑφθή.

Περὶ ὕδνου. κεφ. τν.

Ὕδνον ῥίζα ἐστὶ περιφερής. ἄφυλλος. ἄκαυλος. ὑπόξανθος. ἔαρος ὀρυττομένη. ἐδώδιμος δ' ἐστὶν ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη.

Περὶ σμίλακος. κεφ. τνα.

Σμῖλαξ κηπαία. ἧς ὁ καρπὸς λόβια. ὑπὸ ἐνίων δὲ ἀσπάραγος καλεῖται. φύλλα ἔχει κισσῷ ὅμοια. μαλακώτερα μέντοι. καυλοὺς δὲ λεπτοὺς καὶ ἕλικας περιπλεκομένους τοῖς παρακειμένοις θαμνίοις. αὐξανομένας τε ἐφ' ἱκανόν. ὥστε καὶ σκηνοποιεῖσθαι. καρπὸν δὲ φέρει ὅμοιον τήλει. μακρότερον δὲ καὶ εὐσωμότερον. ἐν οἷς σπέρματα ὅμοια νεφροῖς. οὐκ ἰσόχροα. ἐκ μέρους δὲ ὑποπυρίζοντα. λαχανεύεται δὲ εἰς βρῶσιν ὁ καρπὸς ἑψόμενος σὺν τοῖς σπερματίοις ὡς ἀσπάραγος. οὐρητικὸς ὢν καὶ δυσόνειρος.

Περὶ μηδικῆς. κεφ. τνβ.

Μηδική. ἔοικε μὲν ἄρτι φυομένη τῷ τριφύλλῳ τῷ ἐν χορτοκοπίοις. προάγουσα δὲ στενοφυλλοτέρα γίνεται. καυλοὺς ἀνίησι τοῖς τριφύλλοις ὁμοίους. ἐφ' οἷς τὸ σπέρμα προσπέφυκε φακοῦ τὸ μέγεθος. ἐπεστραμμένον ὡς κεράτιον. ὅπερ ξηρανθὲν, μίγνυται ἡδύσματος χάριν τοῖς ἄρτοις ἁλσί. χλωρὸν δὲ καταπλασθὲν ὠφελεῖ τὰ ψύξεως δεόμενα. ὅλῃ δὲ τῇ πόᾳ χρῶνται οἱ κτηνοτρόφοι ἀντὶ ἀγρώστεως.

Περὶ ἀφάκης. κεφ. τνγ.

Ἀφάκη. θαμνίον ἐστὶ φυόμενον ἐν ἀρούραις. φακοῦ ὑψηλότερον. λεπτόφυλλον. τὰ δὲ ἐπάνω τοῦ φυόμενα μείζονα θυλάκια τοῦ φακοῦ περιεκτικὰ τῶν σπερματίων τριῶν ἢ τεσσάρων μεγάλων καὶ μικροτέρων φακοῦ. δύναμιν δὲ ἔχει τὰ σπερμάτια στυπτικήν. ὅθεν ἵστησι τὸ ῥεῦμα κοιλίας καὶ στόμαχον φρυττόμενα. ἑψόμενά τε ἐσθιόμενα ὡς ὁ φακός.

Περὶ πράσου κεφαλωτοῦ. κεφ. τνδ'.

Πράσον κεφαλωτόν. ῥωμαῖοι πόρρουμ. φυσῶδες. κακόχυμον. δυσόνειρον. οὐρητικόν. εὐκοίλιον. λεπτυντικόν. ἀμβλυωπίας ποιητικόν. καταμηνίων ἀγωγόν. βλαπτικὸν κύστεως ἑλκουμένης καὶ νεφρῶν. συνεψηθὲν δὲ πτισάνῃ καὶ βρωθὲν ἀνάγει τὰ ἐκ θώρακος. ἡ δὲ κόμη αὐτοῦ ἑψηθεῖσα ἐν θαλάσσῃ καὶ ὄξει, εἰς ἐγκάθισμα χρησιμεύει πρὸς μύσιν καὶ σκληρίαν ὑστέρας. ἀποπλυκαίνεται δὲ καὶ ἀφυσότερον γίνεται δυσὶν ὕδασιν ἑψηθέν. καὶ ἀποβραχὲν ἐν ὕδατι ψυχρῷ. ὁ δὲ καρπὸς δριμύτερος ἔχων τι καὶ στύψεως. ὅθεν αἷμα ὁ χυλὸς αὐτοῦ ἵστησι σὺν ὄξει. καὶ μάλιστα τὸ ἐκ μυκτήρων φερόμενον. μάννης ἢ λιβανωτοῦ μιγέντος. ἀφροδισίων τε παρορμᾷ. καὶ πρὸς τὰ ἐν θώρακι πάντα σὺν μέλιτι ἀντὶ ἐκλείγματος ποιεῖ καὶ πρὸς φθίσεις. καθαίρει δὲ καὶ τὴν ἀρτηρίαν βρωθέν. ἐσθιόμενον ἢ συνεχῶς ἀμαυρωτικὸν ὄψεως γίνεται. καὶ κακοστόμαχον δέ ἐστιν. ἀρήγει καὶ θηριοδήκτοις σὺν μέλιτι πινόμενος ὁ χυλός. καὶ αὐτὸ δὲ καταπλασσόμενον ὠφελεῖ. βοηθεῖ καὶ ὠταλγίαις ὁ χυλὸς καὶ ἤχοις. σὺν ὄξει καὶ λιβανωτῷ καὶ γάλακτι ἢ ῥοδίνῳ ἐνσταγείς. αἴρει δὲ καὶ ἰόνθους τὰ φύλλα μετὰ ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα καταπλασθέντα. καὶ ἐπινυκτίδας ἰᾶται. ἐσχάρας τε περιρρήττει σὺν ἁλσὶν ἐπιπλαττόμενον. τοῦ μέντοι σπέρματος δραχμαὶ β μετὰ μύρτων ἴσων ποθεῖσαι, τὰς χρονίους ἀναγωγὰς τοῦ αἵματος ἐπέχουσιν.

Περὶ ἀμπελοπράσου. κεφ. τνε.

Ἀμπελόπρασον κακοστομαχώτερον τοῦ πράσου. θερμαντικώτερον δὲ καὶ οὐρητικώτερον. καταμηνίων ἀγωγόν. θηριοδήκτοις δὲ βιβρωσκόμενον ἁρμόζει.

Περὶ κρομμύων. κεφ. τνϛ.

Κρόμμυον. οἱ δέ, πολύειδος. προφῆται καλαβωτίς. ῥωμαῖοι κέπαμ. δριμύτερον τὸ μακρὸν τοῦ στρογγύλου. καὶ τὸ ξανθὸν τοῦ λευκοῦ. καὶ τὸ ξηρὸν τοῦ χλωροῦ. καὶ τὸ ὠμὸν τοῦ ὀπτοῦ καὶ ταριχηροῦ. ἔστι δὲ ἅπαντα δηκτικὰ καὶ πνευματωτικά. ὀρέξεως ἐκκλητικά. λεπτυντικά. διψώδη. ἀσώδη. ἀποκαθαρτικά. εὐκοίλια. ἀναστομωτικὰ ἐκκρίσεως τῶν τε ἄλλων καὶ αἱμορροΐδων. ἀντὶ βαλάνου δὲ προστίθεται λεπισθέντα καὶ εἰς ἔλαιον ἐμβληθέντα. ὁ δὲ χυλὸς ἐγχριόμενος σὺν μέλιτι βοηθεῖ ἀμβλυωποῦσιν. ἀργέμοις. νεφελίοις καὶ ἀρχομένοις ὑποχεῖσθαι καὶ συναγχικοῖς διαχρισθείς. κινεῖ τε καταμήνια καὶ ἄγει. ἐγχυτός τε καθαρτικὸς διὰ ῥινὸς κεφαλῆς. κυνοδήκτοις δὲ κατάπλασμα μεθ' ἁλὸς καὶ πηγάνου καὶ μέλιτος. σὺν ὄξει δὲ ἐν ἡλίῳ καταχρισθείς, ἀλφοὺς ἰᾶται. μετ' ἴσου δὲ σποδίου ψωροφθαλμίας παύει. καὶ ἰόνθους σὺν ἁλσὶ στέλλει. σὺν ὀρνιθείῳ δὲ στέατι πρὸς ἐκτρίμματα ὑποδημάτων χρήσιμος. καὶ πρὸς ῥεῦσιν κοιλίας καὶ δυσηκοΐαν καὶ συριγμούς. καὶ πυορροοῦντα ὦτα. καὶ πρὸς τὰς ἀπολήψεις τῶν ὑδάτων τῶν ἐν τοῖς ὠσὶν ἁρμόζει. καὶ πρὸς ἀλωπεκίας παρατριβόμενος. τάχιον γὰρ ἀλκυονίου προσκαλεῖται τρίχας. ἔστι δὲ τὸ κρόμμυον κεφαλαλγὲς πλεῖον βρωθέν. ἑψηθὲν δὲ οὐρητικώτερον γίνεται. πλέον δὲ ἐσθιόμενον ἐν νόσοις ληθάργους ποιεῖ. τοῦτο τοίνυν ἑψηθέν. ἑφθὸν καὶ καταπλασθὲν σὺν σταφίδι ἢ σύκῳ, φύματα πέττει καὶ διαρρήσσει τάχιστα.

Περὶ σκορόδου. κεφ. τνζ.

Σκόροδον. οἱ δὲ σίβοσκον. οἱ δέ, ἐλαφόβοσκον. ῥωμαῖοι ἄλλιουμ. τὸ μέν, ἐστὶν ἥμερον καὶ κηπευτόν, καὶ τοῦτο ἐν αἰγύπτῳ μονοκέφαλόν ἐστιν ὥσπερ τὸ πράσον. γλυκύ. ἐμπόρφυρον.

ρον, μικρόν. τὸ δὲ λοιπὸν μέγα, πολυκέφαλον, λευκόν. καλοῦσι δὲ τὰς ἐν αὐτῷ ῥάγας ἄγλιθας. ἔστι δὲ καὶ ἄλλο ἄγριον ὀφιόσκορδον καλούμενον. δύναμιν δὲ ἔχει δριμεῖαν, θερμαντικήν, δηκτικήν, ἐκκριτικήν, φυσώδη, κοιλίας ταρακτικήν, ξηραντικὴν στομάχου, δίψης ποιητικήν, ἐμπυωματώσεως ἀλλοιωτικήν, καὶ ἐπιφανείας ὀμμάτων ἀμβλυντικὴν, βιβρωσκόμενον. τὰ αὐτὰ δὲ ποιεῖ καὶ τὸ ὀφιόσκορδον, ὃ ἐλαφόσκορδον λέγεται. βιβρωσκόμενον ἕλμινθας πλατείας ἐξάγει, καὶ οὖρα κατάγει. ἐχιοδήκτοις τε καὶ αἱμορροοῦσιν ἁρμόζει ὡς οὐδὲν ἕτερον, λαμβανομένου οἴνου συνεχῶς, ἢ σὺν τῷ οἴνῳ λεανθὲν καὶ ποθέν. καταπλάσσεται δὲ πρός τε ταῦτα καὶ ἐπὶ τῶν λυσσοδήκτων ὠφελίμως. καὶ βιβρωσκόμενον δὲ ὀνίνησι. καὶ πρὸς τοὺς ξενισμοὺς τῶν ὑδάτων ἁρμόζει. ἀρτηρίας λαμπρύνει. καὶ βῆχας χρονίας παρηγορεῖ, ὠμόν τε καὶ ἑφθὸν ἐσθιόμενον. φθεῖρας δὲ καὶ κόνιδας φθείρει σὺν ἀφεψήματι ὀριγάνου πινόμενον. καεὶν δὲ καὶ μέλιτι φυραθέν, ὑπώπια καὶ ἀλωπεκίας ἰᾶται καταχριόμενον. ἐπὶ δὲ τῶν ἀλωπεκιῶν σὺν ναρδίνῳ μύρῳ καὶ ἁλσὶ καὶ ἐλαίῳ, ἐξανθήματα θεραπεύει. ἀφίστησι δὲ καὶ ἀλφοὺς καὶ λειχῆνας καὶ φακούς, ἀχῶράς τε καὶ πίτυρα καὶ λέπρας σὺν μέλιτι. μετὰ δαδίου δὲ καὶ λιβανωτοῦ ἑψηθέν, ὀδονταλγίαν διακρατούμενον ἐν τῷ στόματι κουφίζει. μυγαλῆς πέδησι καταπλάσμα σὺν συκῆς φύλλοις καὶ κυμίνῳ. τῆς δὲ κόμης τὸ ἀπόζεμα ἐγκάθισμα ἐμμηνίων καὶ δευτέρων ἀγωγόν. πρὸς τὸ αὐτὸ δὲ καὶ ὑποθυμιᾶται. τὸ δὲ ἐξ αὐτοῦ καὶ τῆς μελαίνης ἐλαίας γινόμενον τρίμμα, καλούμενον δὲ μύρτον, βιβρωσκόμενον, οὔρησιν κινεῖ καὶ ἀναστομοῖ. χρήσιμον δὲ καὶ ὑδρωπικοῖς.

Περὶ σκορδοπράσου. κεʹ τνη.

Σκορδόπρασον φύεται ὡς πράσον μέγα, μετέχον τῆς τοῦ σκόρδου καὶ τοῦ πράσου ποιότητος. ὅθεν καὶ τὴν δύναμιν μικτὴν ἔχει, ποιοῦν ὅσα καὶ τὸ σκόροδον καὶ τὸ πράσον, ἀνειμένως μέχρι. λαχανεύεται δὲ εἰς βρῶσιν ὡς τὸ πράσον ἑψόμενον καὶ ἀποπλυνόμενον.

Περὶ σινάπεως. κεʹ τνθ.

Σίνηπι κηπαῖον· οἱ δὲ νάπυ· ῥωμαῖοι σινάπι. ἐκλέγου τὸ μὴ κατάξηρον ἢ κατάπυρρον, ἁδρόν, ὃ ἂν θλασθὲν ἔνδοθεν χλωρὸν ᾖ, οἱονεὶ ἔγχυλον, γλαυκόν. πρόσφατον γὰρ καὶ ἀκμαῖον τὸ τοιοῦτον. δύναται δὲ θερμαίνειν, λεπτύνειν, ἐπισπᾶσθαι, ἀποφλεγματίζειν διαμασηθέν. μιγεὶς δὲ ὁ χυλὸς αὐτοῦ ὑδρομέλιτι, πρὸς συνάγχας καὶ τὰς χρονίους τραχύτητας τῆς ἀρτηρίας καὶ τυλώδεις, ἀναγαργαριζόμενος ἁρμόζει. προσαχθὲν δὲ τοῖς μυκτῆρσι λεῖον, πταρμοὺς κινεῖ. ἐπιληπτικούς τε βοηθεῖ, καὶ ὑστερικῶς πνιγομένας διεγείρει. καὶ ἐπὶ ληθαργικῶν καταπλάττεται ξυρηθείσης τῆς κεφαλῆς. μιγὲν δὲ σύκοις καὶ ἐπιτεθὲν ἄχρι φοινίξεως, ἁρμόζει πρὸς ἰσχιάδας καὶ σπλῆνας. καὶ καθόλου εἰς πᾶν χρόνιον ἄλγημα, ὅπου μετάγειν τι ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν βουλόμεθα τῷ τῆς ἑτεροπαθείας λόγῳ. θεραπεύει καὶ ἀλωπεκίας καταπλασθέν. πρόσωπον δὲ καθαίρει, καὶ ὑπώπια αἴρει σὺν μέλιτι ἢ στέατι ἢ κηρωτῇ. σὺν ὄξει δὲ πρὸς λέπρας καὶ λειχῆνας ἀγρίους περιχρίεται. πίνεται δὲ καὶ πρὸς περιόδους ξηρόν, ὡς ἄλφιτον ἐπιπασσόμενον τῷ ποτῷ. ἐπισπαστικοῖς τε ἐμπλάστροις καὶ ψωρικοῖς μίγνυται χρησίμως. δυσηκοΐαις τε καὶ ἤχοις λεῖον ἐπιτιθέμενον τῇ ἀκοῇ, μετὰ σύκου ὠφελεῖ. ὁ δὲ χυλὸς αὐτοῦ σὺν μέλι

τι ἁρμόζει· πρός τε ἀμβλυωπίας καὶ τραχέα βλέφαρα ἐγχριόμενος. χυλίζεται δὲ ἔτι χλωρὸν τὸ σπέρμα. καὶ τὸ ἀποθλιβὲν ξηραίνεται ἐν ἡλίῳ.

Περὶ καρδάμου. κεφ. τξ΄.

Κάρδαμον· οἱ δὲ, κυνοκάρδαμον· οἱ δὲ, ἴβηρις· οἱ δὲ, καρδαμίνα καλῶμ· αἰγύπτιοι σέμεθ· ῥωμαῖοι νασούρκιουμ. κάλλιστον μὲν εἶναι δοκεῖ τὸ ἐν τῇ βαβυλῶνι κάρδαμον. ἀμφοτέρων δὲ τὸ σπέρμα θερμαντικόν. δριμύ. κακοστόμαχον. κοιλίαν ταράσσον. καὶ ἕλμινς ἐκτινάσσον. σπλῆνα μειοῦν. ἔμβρυα φθεῖρον. ἔμμηνα κινοῦν. συνουσίαν παρορμῶν. ἔοικε δὲ σινήπει καὶ εὐζώμῳ. ἀποσμήχει λέπρας. λειχῆνας. σὺν μέλιτι δὲ σπλῆνα ταπεινοῖ καταπλασσόμενον. καὶ κηρία ἀποκαθαίρει. καὶ τὰ ἐκ θώρακος ἀνάγει ἐγκαθεψόμενον ῥοφήμασιν. ἑρπετῶν τε ἐστὶν ἀντιφάρμακον πινόμενον. θυμιαθὲν δὲ ἑρπετὰ διώκει. τρίχας τε ῥεούσας ἐπέχει. καὶ ἄνθρακας περιρρήττει πυοῦν. σὺν ὄξει δὲ καὶ ἀλφίτοις καταπλασθὲν, ἰσχιαδικοὺς ὠφελεῖ καὶ οἰδήματα καὶ φλεγμονὰς διαφορεῖ. δοθιῆνάς τε ἐκπυοῖ σὺν ἅλμῃ καταπλασθέν. καὶ ἡ πόα δὲ τὰ αὐτὰ ποιεῖ. ἔλασσον μέντοι δύναται.

Περὶ θλάσπεως. κεφ. τξα΄.

Θλάσπι· οἱ δὲ, θλασπίδιον· οἱ δὲ, σίνηπι περσικόν· οἱ δὲ, σινηπιάγριον· οἱ δὲ μυΐτην· οἱ δὲ μυιόπτερον· οἱ δὲ, δασμοφῶν· οἱ δὲ, βίτρον. αἰγύπτιοι σουιτέμψου. ῥωμαῖοι σκανδουλάκιουμ· οἱ δὲ, καψέλλα· οἱ δὲ, πέδεμ γαλλινάκεουμ. βοτάνιόν ἐστι στενὸν τοῖς φύλλοις. ὡς δακτύλου μῆκος. πεπτωκόσιν ὡς ἐπὶ γῆς. ἀκροσχιδέσιν. ὑπολιπαροῖς. καυλὸν δὲ λεπτὸν ἀνίησι σπιθαμιαῖον. ἀποφυάδας ὀλίγας ἔχοντα. καὶ περὶ ὅλον αὐτὸν καρπὸς ὑπόπλατυς ἐξ ἄκρου. ἐν ᾧ σπερμάτιον ἐμφερὲς καρδάμῳ. δισκοειδές. οἱονεὶ ἐντεθλασμένον. ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν. ἄνθος δὲ ὑπόλευκον. ἐν ὁδοῖς καὶ τάφροις καὶ θριγγοῖς φυόμενον. σπέρμα δριμύ. θερμαντικόν. χολὴν ἄνω τε καὶ κάτω καθαῖρον. ποθὲν πλῆθος ὀξυβάφου. ἐγκλύζεται δὲ καὶ πρὸς ἰσχιαδικούς. ἄγει δὲ καὶ αἷμα ποθέν. καὶ τὰς ἐντὸς ἀποστάσεις ῥηγνῦσι. κινεῖ δὲ καὶ καταμήνια. καὶ ἔμβρυα φθείρει. ἱστορεῖ δὲ κρατεύας καὶ ἕτερον θλάσπι. ὅτινες περσικὸν σίνηπι καλοῦσι. πλατύφυλλον καὶ μεγαλόρριζον. καὶ τοῦτο δὲ μίσγονται τοῖς πρὸς ἰσχιάδα διακλυσμοῖς.

Περὶ δράβης. κεφ. τξβ΄.

Δράβη ἡ πόα πήχεως ἔχουσα ὕψος. ῥάβδοις λεπτάς. παρ' ἑκάτερα δὲ τὰ φύλλα ὥσπερ λεπιδίου. ἁπαλώτερα δὲ καὶ λευκότερα. ἐπ' ἄκρου δὲ σκιάδιον καθάπερ ἀκτῆς. ἔχον ἄνθη λευκά. ταύτης ἡ πόα συνέψεται τῇ πτισάνῃ μάλιστα ἐν καππαδοκίᾳ. ὁ δὲ καρπὸς αὐτῶν ξηρὸς ἀντὶ πεπέρεως μίσγονται τοῖς προσοψήμασιν.

Περὶ ἐρυσίμου. κεφ. τξγ΄.

Ἐρύσιμον· οἱ δὲ χαμαίπλιον· προφῆται ἡρακλέους ἄλφιτα. αἰγύπτιοι ἐρεθμοῦ. ῥωμαῖοι ἐρίονεμ. φύεται περὶ τὰς πόλεις καὶ οἰκόπεδα. καὶ κήπους. φύλλα δὲ ὅμοια εὐζώμῳ ἀγρίῳ. καυλία ἱμαντώδη. ἄνθη μηλίζοντα. ἐπ' ἄκρων δὲ λοβοὶ κερατοειδεῖς. ἰσχνοὶ ὡς τήλιδος. ἐν οἷς σπερμάτια μικρὰ καρδάμῳ παραπλήσια. πυρώδη κατὰ τὴν γεῦσιν. ποιοῦντα πρὸς θώρακος ῥευματισμόν. ἐμπύους. βῆχας. ἴκτερον. ἰσχιάδας. ἐκλειχόμενα δὲ σὺν μέλιτι. πίνεται καὶ πρὸς τὰ θανάσιμα φάρμακα. καταπλασσόμενα δὲ μεθ' ὕδατος ἢ μέλιτος, ὠφελεῖ καρκινώματα κρυπτά. σκληρίας. παρωτίδας. διδύμων καὶ μαστῶν φλεγμονάς. λεπτυντικόν τε καὶ καθόλου θερμαντικόν. ποιητικώτερον δὲ γίνεται εἰς τὰ ἐγκλύσματα ἀποβραχὲν

ὕδατι καὶ φωχθέν· ἢ ἐνδεθὲν εἰς ὀθόνιον καὶ ὀπτηθὲν στέατι περιπλασθέντος.

Περὶ πεπέρεως. κεφ. τξδ.

Πέπερι δένδρον ἱστορεῖται φυόμενον ἐν Ἰνδίᾳ βραχύ· καρπὸν δὲ ἀνίησι κατ' ἀρχὰς μὲν προμήκη καθάπερ λοβούς· ὅπερ ἐστὶ μακρὸν πέπερι, ἔχον τὸ ἐν ἑαυτῷ κεγχρῶδες λεπτὸν παραπλήσιον τῷ μέλλοντι ἔσεσθαι τελείῳ πεπέρει· ὅπερ κατὰ τοὺς οἰκείους καιροὺς ἀναπλούμενον, βότρυς ἀνίησι κόκκους φέροντας οἵους ἴσμεν· τινὰς δὲ, καὶ ὀμφακώδεις· οἵτινές εἰσι τὸ λευκὸν πέπερι· εὔθετον μάλιστα εἰς τὰ ὀφθαλμικὰ καὶ ἀντιδότους καὶ θηριακὰς δυνάμεις. ἔστι δὲ τὸ μὲν μακρὸν ὑπερτεταμένον τῇ δήξει, καὶ ὑπόπικρον, διὰ τὸ ἄωρον· καὶ ἐπιτήδειον εἰς τὰς ἀντιδότους καὶ θηριακὰς δυνάμεις. τὸ δὲ μέλαν ἥδιον καὶ δριμύτερον τοῦ λευκοῦ καὶ εὐστομώτερον· καὶ μᾶλλον διὰ τὸ εἶναι ὥριμον ἀρωματίζον· εὐχρηστότερόν τε εἰς τὰς ἀρτύσεις. τὸ δὲ λευκὸν καὶ ὀμφακίζον, ἀσθενέστερον τῶν προειρημένων. ἐκλέγου δὲ τὸ βαρύτατον καὶ πλῆρες, μέλαν, μὴ σφόδρα ῥυσόν, πρόσφατον δὲ καὶ μὴ πιτυρῶδες. εὑρίσκεται δέ τι ἐν τῷ μέλανι ἄτροφον, κενὸν καὶ κοῦφον, ὃ καλεῖται βράσμα. δύναμιν δὲ ἔχει κοινῶς θερμαντικήν, οὐρητικήν, πεπτικήν, ἐπισπαστικήν, διαφορητικήν, σμηκτικὴν τῶν ταῖς κόραις ἐπισκοτούντων. ἁρμόζει καὶ ῥίγεσι περιοδικοῖς πινόμενόν τε καὶ συγχριόμενον· καὶ θηριοδήκτοις ἀρήγει. ἄγει καὶ ἔμβρυα. δοκεῖ δὲ καὶ ἀτόκιον εἶναι μετὰ συνουσίαν προστιθέμενον. βηξί τε καὶ πᾶσι τοῖς περὶ θώρακα πάθεσιν ἁρμόζει, ἔν τε ἐκλεικτοῖς καὶ ποτήμασι λαμβανόμενον. καὶ συνάγχαις ἁρμόζει διαχριόμενον σὺν μέλιτι. καὶ στρόφους λύει πινόμενον μετὰ δάφνης φύλλων ἁπαλῶν. ἀποφλεγματίζει δὲ σὺν σταφίδι διαμασηθέν· ἀνώδυνόν τε ἐστὶ καὶ ὑγιεινόν· καὶ ὄρεξιν κινεῖ· πέψει τε συνεργεῖ μισγόμενον ἐμβάμμασιν. ἀναληφθὲν δὲ πίσσῃ χοιράδας διαφορεῖ. σμήχει δὲ ἀλφοὺς σὺν νίτρῳ. φώγνυνται δὲ ἐπὶ ὀστράκου καινοῦ, κινούμενον ὥς φασιν. ἡ δὲ ῥίζα αὐτοῦ, οὐκ ἔστι ζιγγίβερι καθάπερ ἔνιοι ὑπέλαβον· ὡς αὐτίκα δηλωσόμεν. ἔοικε μέντοι κόστῳ ἡ τοῦ πεπέρεως ῥίζα. θερμαίνουσα τὴν γεῦσιν καὶ ὑγρὰ προσκαλουμένη. ταπεινοῖ δὲ σπλῆνα σὺν ὄξει καταπλασσομένη καὶ πινομένη. ἀποφλεγματίζει δὲ μετὰ σταφίδος ἀγρίας μασηθεῖσα.

Περὶ ζιγγιβέρεως. κεφ. τξε.

Ζιγγίβερις, ἴδιόν ἐστι φυτόν, γεννώμενον ἐν τῇ τρωγλοδυτικῇ Ἀραβίᾳ πλεῖστον. οὗ χρῶνται τῇ χλόῃ εἰς πολλὰ καθάπερ ἡμεῖς τῷ πηγάνῳ, ἕψοντες εἰς προποτισμοὺς καὶ ἑψήμασι μιγνύντες. ἔχει δὲ ῥιζία μικρὰ ὥσπερ κυπείρου, ὑπόλευκα, πεπερίζοντα τῇ γεύσει καὶ εὐώδη. ἐκλέγου δὲ τὰ ἀτερηδόνιστα. ὑπ' ἐνίων μέντοι ταριχεύεται διὰ τὸ εὔσηπτον· καὶ διακομίζεται κεραμίοις εἰς Ἰταλίαν. εὔχρηστον οὖν εἰς βρῶσιν. λαμβάνεται δὲ μετὰ ταρίχου. δύναμιν δὲ ἔχει θερμαντικήν, πεπτικήν, μαλακτικὴν κοιλίας, ἐπιεικῶς εὐστόμαχον. ποιεῖ καὶ πρὸς τὰ ἐπισκοτοῦντα ταῖς κόραις. μίσγεται καὶ ἀντιδότοις. καὶ καθόλου παρέοικέ πως τῇ τοῦ πεπέρεως δυνάμει.

Περὶ ὑδροπεπέρεως. κεφ. τξϛ.

Ὑδροπέπερι· φύεται μὲν μάλιστα παρὰ στασίμοις ὕδασιν ἢ βραχέσι ῥείθροις. καυλὸν δὲ ἀνίησι γονατώδη, στερεόν, περὶ ὃν μασχάλαι καὶ φύλλα ἐοικότα ἡδυόσμῳ· μείζονα δὲ καὶ ξανθότερα καὶ λευκότερα. δριμέα ἐν τῇ γεύσει ὥσπερ τὸ πέπερι· οὐ μὴν ἀρωμα-

τίζοντα. καρπὸν δὲ ἔχει τῶν κλωνίων μικρῶν ἐκφυόμενον παρὰ τὰ φύλλα. συνεχῆ τῷ βοτρυώδει. δριμὺν καὶ αὐτόν. δύναμιν δὲ ἔχει τὰ φύλλα σὺν τῷ καρπῷ καταπλασσόμενα, οἰδήματα καὶ χρονίους σκληρίας διαφορεῖν. ὑπώπιά τε ἀποκαθαίρειν. ξηρανθέντα δὲ καὶ κοπέντα, μίγνυνται ἀντὶ πεπέρεως ἁλσὶ καὶ προσοψήμασι. ῥίζαν δὲ ἔχει μικρὰν ἄχρηστον.

Περὶ πταρμικῆς. κεφ. τξζ.

Πταρμική. θαμνίον ἐστὶ κλῶνας ἔχον μικροὺς πολλούς. περιφερεῖς. ὁμοίως ἀβροτόνῳ. περὶ οὓς φύλλα ἐπιμήκη. ἐοικότα τοῖς τῆς ἐλαίας πολλά. ἐπ' ἄκρῳ δὲ ὥσπερ ἀνθεμίδος κεφάλιον μικρόν. περιφερές. δριμὺ κατὰ τὴν ὀσμήν. ἐρεθιστικὸν πταρμοῦ. ὅθεν καὶ ὠνόμασται. δύναται δὲ καταπλασσόμενα τὰ φύλλα μετὰ τῶν ἀνθῶν ὑπώπια αἴρειν. τὰ δὲ ἄνθη, πταρμοὺς ἐν τ· γίσατα κινεῖ. φύεται δὲ ἐν ὀρεινοῖς καὶ πετρώδεσι τόποις.

Περὶ στρουθίου. κεφ. τξη.

Στρούθιον. οἱ δέ, κέρδον. οἱ δὲ κάθαρσις. οἱ δέ, στρουθοκάμηλος. οἱ δέ, χαμαίρυγον. προφῆται χαλίρρυτον. ῥωμαῖοι ῥαδιξλανάρια. οἱ δέ, ἐρβαλαναρία. αἰγύπτιοι οἰνώ. ἄφροι συρίς. γνώριμόν ἐστιν. ᾧ οἱ ἐριοπλύται χρῶνται πρὸς κάθαρσιν τῶν ἐρίων. οὗ ἡ ῥίζα δριμεῖα καὶ οὐρητική. βοηθεῖ δὲ ἡπατικοῖς, βηξίν. ὀρθοπνοίαις σὺν μέλιτι, κοχλιαρίου πλῆθος λαμβανόμενον. κοιλίαν τε ὑπάγει. σὺν δὲ πάνακι καὶ καππάρεως ῥίζῃ ληφθέν, λίθους θρύπτει. καὶ ἐξουρεῖν ποιεῖ. καὶ σπλῆνα ἐσκιρρωμένον τήκει. προστεθὲν δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει ἐναργῶς. σὺν ἀλεύρῳ δὲ καὶ ὄξει καταπλασθέν, λέπρας αἴρει. διαφορεῖ καὶ τὰ φύματα σὺν ἀλεύρῳ κριθίνῳ καὶ οἴνῳ ἑψηθέν. μίγνυται δὲ καὶ κολλυρίοις ὀξυδερκέσι καὶ μαλάγμασι. κινεῖ δὲ καὶ πταρμούς. καὶ εἰς τὰς ῥῖνας ἐγχεόμενον λεῖον μετὰ μέλιτος, καθαίρει διὰ στόματος.

Περὶ κυκλαμίνου. κεφ. τξθ.

Κυκλάμινος. οἱ δέ, κισσάνθεμον. οἱ δέ, κισσόφυλλον. οἱ δέ, χελώνιον. οἱ δὲ ἰχθυόθηρον. οἱ δέ, κυλίνην. οἱ δὲ ζωροάστρις ἢ ζιμφαλίτης. ὀσθάνης ἀσφώ. προφῆται μιασφώ. αἰγύπτιοι θεσηκε. ῥωμαῖοι ῥάπουμ τέρραι. οἱ δέ, οὐμβιλίκουμ τέρραι. οἱ δὲ ἀρκαρά. φύλλα ἔχει ὅμοια κισσῷ. πορφυρᾶ. ποικίλα. κάτωθεν δὲ καὶ ἄνωθεν κηλῖσιν ὑπολεύκοις. καυλὸν δὲ τετραδάκτυλον. γυμνόν. ἐφ' οὗ ἄνθη ῥοδοειδῆ πορφυρίζοντα. ῥίζαν μέλαιναν γογγυλίδι παραπλησίαν. ὑποπλατύν. ἥτις ποθεῖσα μετὰ ὑδρομέλιτος, ἄγει φλέγμα καὶ ὕδωρ κάτω. καὶ ἔμμηνα δὲ κινεῖ πινομένη καὶ προστιθεμένη. φασὶ δὲ ὅτι ἂν ὑπερβῇ τὴν ῥίζαν ἐγκύμων γυνή, ἐξαμβλώσει αὐτήν. ἔστι δὲ καὶ ὀξυτόκιον περιαπτομένη. πίνεται δὲ πρὸς τὰ θανάσιμα μετ' οἴνου. καὶ μάλιστα πρὸς λαγωὸν θαλάσσιον. καὶ ἑρπετῶν ἐστιν ἀντιφάρμακον καταπλασσομένη. μεθύσκει τε οἴνῳ μιχθεῖσα. καθίστησι δὲ καὶ ἰκτεριῶντας τριῶν δραχμῶν πλῆθος ποθεῖσα μετὰ γλυκέος ἢ μελικράτου ὑδαροῦς. κατακλίνειν δὲ δεῖ ἐν οἴκῳ θερμῷ τὸν πίνοντα. καὶ πλείοσιν ἱματίοις περιβάλλειν ὥστε ἱδρῶσαι. ὁ δὲ ἀποκρινόμενος ἱδρώς, χολώδης εὑρίσκεται τῇ χροιᾷ. ἐγχυματίζεταί τε ὁ χυλὸς αὐτῆς μετὰ μέλιτος εἰς τὰς ῥῖνας πρὸς κάθαρσιν κεφαλῆς. καὶ τῷ δακτυλίῳ ἐν ἐρίῳ προστίθεται πρὸς κομιδὴν περιττωμάτων. καταχρισθέντος δὲ αὐτοῦ ἐπ' ὀμφαλοῦ καὶ ὑπογαστρίου καὶ ἰσχίου, κοιλίαν μαλάσσει. καὶ ἐκτρωσμοὺς ἐργάζεται. καὶ πρὸς τοὺς ὑποκεχυμένους καὶ ἀμβλυωποῦντας ὀφθαλμούς, ἐγχριόμενος ὁ χυλὸς σὺν μέλιτι ἁρμόζει.

μόζει. μίσγυται δὲ εἰς τὰ φθόρια. ἕδραν δὲ προπεσοῦσαν σὺν ὄξει καταχριόμενος ὁ χυλὸς καθίστησι. χυλίζεται δὲ ἡ ῥίζα κοπτομένη καὶ ἐκθλιβομένη. ἑψομένου τοῦ χυλοῦ ἄχρι μελιτώδους συστάσεως. ῥύπτει δὲ καὶ χρῶτα ἡ ῥίζα. καὶ ἐξανθήματα στέλλει. καὶ τραύματα μετ᾽ ὄξους καθ᾽ ἑαυτήν τε καὶ μετὰ μέλιτος ἰᾶται. καταπλασσομένη δὲ καὶ σπλῆνα τήκει. ἀποκαθαίρει δὲ καὶ ἔφηλιν καὶ ἀλωπεκίας. ἐνθετεῖ δὲ καὶ πρὸς στρέμματα καὶ ποδάγρας. καὶ τὰ ἐν κεφαλῇ ἑλκύδρια καὶ χύμεθλα. τὸ ἀφέψημα αὐτοῦ καταντλούμενον. αὐτή τε δι᾽ ἐλαίου παλαιοῦ ἀναζεσθεῖσα, ἀπουλοῖ καταχριομένου τοῦ ἐλαίου. ἐγκοιλανθεῖσα δὲ πληροῦται τοῦ ἐλαίου. καὶ τίθεται ἐπὶ θερμοσποδιᾶς. προσεμβάλλεται δὲ ἐνίοτε καὶ κηροῦ τυρρηνικοῦ ὀλίγον. ὡς γλοιῶδες γίνεσθαι κατάχρισμα ἄριστον χιμεθλιῶσιν. ἀποτίθεται δὲ ἡ ῥίζα τμηθεῖσα ὥσπερ σκίλλα. ἱστορεῖται δὲ καὶ πρὸς φίλτρα αὐτὴν λαμβάνεσθαι κοπεῖσαν. ἀναπλασθεῖσάν τε εἰς τροχίσκους. φύεται δὲ ἐν συσκίοις τόποις. μάλιστα δὲ ὑπὸ τὰ δένδρα.

Περὶ ἑτέρας κυκλαμίνου. κεν το.

Κυκλάμινος ἑτέρα. ἣν ἔνιοι κισσάνθεμον ἢ κισσόφυλλον καλοῦσι. φύλλα ἔχει κισσῷ ἐοικότα. ἐλάσσονα δέ. καυλοὺς παχεῖς. γονατώδεις. περιελισσομένους τοῖς παρακειμένοις δένδρεσιν ἑλικοειδῶς. ἄνθη λευκά. εὐώδη. καρπὸν δὲ ὡς ῥᾶγας σταφυλῆς. ὅμοιος κισσῷ. μαλακός. δριμὺς ἐν τῇ γεύσει ἠρέμα καὶ γλίσχρος. ῥίζα ἄχρηστος. φύεται δὲ ἐν τραχέσι χωρίοις. ταύτης ὁ καρπὸς ὅσον < μία τὸ πλῆθος πινόμενος μετ᾽ οἴνου λευκῶν κυάθων β ἐπὶ ἡμέρας μ, σπλῆνα τήκει διά τ᾽ οὔρων καὶ κοιλίας δαπανώμενον. πίνεται δὲ καὶ πρὸς ὀρθόπνοιαν. καὶ τὰς ἐκ τοκετῶν καθαίρει ποθεῖσα.

Περὶ δρακοντίας μεγάλης. κεν τοα.

Δρακοντία μεγάλη. οἱ δὲ, ἄρον. οἱ δὲ, ἴσαρον. οἱ δὲ, ἴαρον. οἱ δὲ, ἱδράκιον. οἱ δὲ βίαρον. οἱ δὲ, ἀρμιάγριον. οἱ δὲ, κύπρεις. ῥωμαῖοι λουρουμέμ. οἱ δὲ, μαυριαριάμ. οἱ δὲ, σπηγιάλιος. φύεται ἐν συσκίοις περιφραγμοῖς. καυλὸν δὲ ἔχει λεῖον. ὀρθὸν ὡς διπηχυαῖον. καὶ πάχος ὡς βακτηρίαν. ποικίλον κατὰ χρόαν ὡς ἐοικέναι δράκοντι. καὶ πλεονάζει μὲν ἐν τοῖς διαπορφύροις στίλοις. φύλλα δὲ ὡς λαπαθοειδῆ αὐτεμπλεκόμενα. καρπὸν δὲ ἐπ᾽ ἄκρου τοῦ καυλοῦ βοτρυοειδῆ. ὑπόλευκον τῷ χρώματι τὸ πρῶτον. ἐν δὲ τῷ πεπανθῆναι κροκίζοντα καὶ φοινικοῦν. ῥίζαν εὐμεγέθη. στρογγύλην. λευκήν. φλοιὸν ἔχουσαν λεπτόν. συλλέγεται δὲ καὶ χυλίζεται ὅταν περκάζῃ. καὶ ξηραίνεται ἐν σκιᾷ. ἡ δὲ ῥίζα ὀρύσσεται πυραμητῷ. καὶ πλυθεῖσα κατατέμνεται. καὶ ἐνείρεται μὲν ἱμάντι. ξηραίνεται δὲ ἐν σκιᾷ. θερμαντικὴ δέ ἐστι μετὰ συγκράματος. ποιεῖ δὲ ὀπτή τε καὶ ἑφθὴ μετὰ μέλιτος ἐκλειχομένη, πρὸς ὀρθοπνοικούς. ῥήγματα. σπάσματα. βῆχας. κατάρρουν. ποθεῖσα δὲ μετὰ οἴνου, τὰς ἐπὶ συνουσίαν ὁρμὰς κινεῖ. καθαίρει δὲ σὺν μέλιτι λεανθεῖσα ἢ ἐπιπλασθεῖσα τὰ κακοήθη τῶν ἑλκῶν. καὶ φαγεδαινικά. καὶ μετὰ λευκῆς ἀμπέλου μάλιστα. καὶ κολλύρια δὲ ἐξ αὐτοῦ σὺν μέλιτι, πρὸς σύριγγας ἀναπλάττεται καὶ ἐμβρύων κομιδήν. ποιεῖ δὲ καὶ πρὸς ἀλφοὺς σὺν μέλιτι καταχρισθεῖσα. πολύποδας δὲ καὶ καρκινώματα δαπανᾷ. ποιεῖ δὲ ὁ χυλὸς αὐτοῦ καὶ εἰς ὀφθαλμικά. πρὸς νεφέλια. λευκώματα. ἀχλύν. ἡ ὀσμὴ τῆς ῥίζης καὶ τῆς πόας τῶν ἀρτισυλλημμένων, φθόριόν ἐστι. καὶ τοῦ καρποῦ λ κόκκοι ποθέντες μετ᾽ ὀξυκράτου. ἔνιοι δὲ τῷ χυλῷ τῷ τούτου καὶ τοὺς ὠταλγοῦντας ἐνεχυμάτισαν μετὰ ἐλαίου. τὰ φύλλα δὲ ὡς στύφοντα τοῖς νεοτρώτοις ὑπέθεσαν. ἑψημένα δὲ

ἐν οἴνῳ καὶ τοῖς χίμεθλα ἔχουσι. φασὶ δὲ καὶ τοὺς διαξίψαντας αὐτὰ ταῖς χερσὶν ἢ τὴν ῥίζαν ἀναιροῦντας, ὑπὸ ἔχεως μὴ δάκνεσθαι.

Περὶ δρακοντίας μικρᾶς. κεφ. τοβʹ.

Δρακοντία ἑτέρα, ἔχει φύλλα κισσοειδῆ, μεγάλα. σπίλους ἔχοντα λευκούς. καυλὸν δὲ ὀρθὸν. δίπηχυν. ποικίλον. ὀφιοειδῆ. διαπόρφυρον τοῖς σπίλοις. βακτηρίας τὸ πάχος. καρπὸς δὲ ἐπ᾽ ἄκρου βοτρυώδης. χρώματι τὸ μὲν πρῶτον χλοώδης. πεπανθεὶς δὲ κροκίζων. ὑποδάκνων τὴν γεῦσιν. ῥίζα στρογγύλη. βολβοειδής. ὁμοία ῥαφάνῳ. φλοιὸν ἔχουσα λεπτόν. φύεται ἐν συσκίοις περὶ φραγμοὺς καὶ αἱμασιάς. δύναμιν δὲ ἔχει ὁ καρπὸς ἐγχυλισθεὶς καὶ ἐγχυματισθεὶς μετ᾽ ἐλαίου εἰς τὸ οὖς, ὠταλγίαν παύειν. εἰς δὲ τὰς ῥῖνας προστιθέμενος ἐν ἐρίῳ πολύποδας δαπανᾶν. καταχριόμενος δὲ στέλλειν καρκινώματα. πιόντες δὲ ὅσον λʹ κόκκους μετ᾽ ὀξυκράτου ἐξαμβλώσκουσι. καὶ τὴν ὀσμὴν δὲ φασὶ μετὰ τὸν μαρασμὸν τῆς ἀνθήσεως, τῶν ἀρτισυνειλημμένων ἐμβρύων φθαρτικὸν εἶναι. ἡ δὲ ῥίζα θερμαντικὴ οὖσα, βοηθεῖ ὀρθοπνοίαις. ῥήγμασι. σπάσμασι. βηξί. κατάρρῳ. καὶ τὰ ἐν θώρακι ὑγρὰ, εὐαναγώγα ποιεῖ ἑφθή τε καὶ ὀπτὴ μετὰ μέλιτος καὶ καθ᾽ ἑαυτὴν βιβρωσκομένη. ξηρὰ δὲ λεία σὺν μέλιτι ἐκλείχεται. ἔστι δὲ οὐρητική. ὁρμάς τε πρὸς συνουσίαν ἐγείρει πινομένη μετ᾽ οἴνου. καὶ ἕλκη κακοήθη καὶ φαγεδαινικὰ μετὰ βρυωνίας λευκῆς σὺν μέλιτι λεανθεῖσα, ἀνακαθαίρει καὶ ἀπουλοῖ. ἐγκολλύρια δὲ ἐξ αὐτῆς ἀναπλάττεται πρὸς σύριγγας καὶ ἐμβρύων κομιδήν. φασὶ δὲ ὅτι καὶ εἰ διατρίψῃ τις τὰς χεῖρας τῇ ῥίζῃ, ἀπὸ ἐχίδνης ἄδηκτος μένει. ἀποκαθαίρει δὲ καὶ ἀλφοὺς σὺν ὄξει καταχρισθεῖσα. τὰ δὲ φύλλα λεῖα ἐπὶ τῶν νεοτρώτων ἀντὶ μότων ἐπιτιθέμενα ἁρμόζει. καὶ πρὸς χίμεθλα ἑψηθέντα ἐν οἴνῳ, καὶ ἐπιτεθέντα. τυρός τε ἐνειλούμενος τοῖς φύλλοις, ἄσηπτος διαμένει. ὁ δὲ χυλὸς τῆς ῥίζης ἁρμόζει πρὸς νεφέλια καὶ λευκώματα καὶ ἀχλῦς. λαχανεύεται δὲ ἡ ῥίζα καὶ πρὸς τὴν ἐν ὑγείᾳ χρῆσιν, ἑφθή τε καὶ ὠμὴ ἐσθιομένη. οἱ δὲ ἐν ταῖς Γυμνησίαις νήσοις, καλουμέναις δὲ καλλαρίσιν, ἑφθὴν τὴν ῥίζαν μιγνύντες μέλιτι πολλῷ ἐν τοῖς συμδείπνοις, ἀντὶ πλακούντων παρατιθέασιν. ἀποτίθεσθαι δὲ δεῖ τὴν ῥίζαν ἐν πυραμητῷ ὀρύξαντας καὶ πλύναντας καὶ κατατεμόντας. ἐνείραντάς τε λίνῳ καὶ ξηράναντας ἐν σκιᾷ.

Περὶ ἄρου. τογʹ.

Ἄρον τὸ καλούμενον παρὰ Σύροις λοῦφα. οἱ μὲν ἄλυμον. οἱ δὲ θύμιν. οἱ δὲ δρακοντίαν. οἱ Κύπριοι καὶ κολοκάσιον λέγουσι. φύλλα ἀνίησιν ὅμοια τοῖς τοῦ δρακοντίου. μακρότερα δὲ καὶ ἀσπιλότερα. καυλὸν σπιθαμιαῖον. ὑπόπορφυρον. ὑπέρου εἶδει. ἐφ᾽ οὗ ὁ καρπὸς κροκίζων. ῥίζα λευκὴ πρὸς τὴν τοῦ δρακοντίου. ἥτις καὶ ἐσθίεται ἑψομένη ἧττον οὖσα δριμεῖα. ταριχεύεται δὲ τὰ φύλλα εἰς βρῶσιν. καὶ καθ᾽ ἑαυτὰ ξηρανθέντα ἑψόμενα ἐσθίεται. δύναμιν δὲ ἔχει ἡ ῥίζα καὶ τὸ σπέρμα καὶ τὰ φύλλα τὴν αὐτὴν τῷ δρακοντίῳ. ποιεῖ δὲ ἡ ῥίζα καταπλασσομένη σὺν βολβίτῳ ἐπὶ ποδαγρικῶν. ἀποτίθεται δὲ ὡς ἡ τοῦ δρακοντίου. καὶ καθόλου ἐστὶ διὰ τὸ μὴ λίαν δριμὺ ἐδώδιμον.

Περὶ ἀρισάρου. κεφ. τοδʹ.

Ἀρίσαρον ἐστὶ μικρὸν βοτάνιον. ῥίζαν ἔχον ὡς ἐλαίας. ἔστι δὲ δριμύτερον τοῦ ἄρου. ὅθεν νομὰς ἵστησι καταπλασσομένη. κολλύριά τε πρὸς σύριγγας ἐναργῆ ἐξ αὐτῆς γίνεται. φθείρει δὲ καὶ αἰδοῖον παντὸς ζώου καταπλασθεῖσα ἡ ῥίζα.

Περὶ ἀσφοδέλου. κεφ. τοεʹ.

Ἀσφόδελος. οἱ δὲ, ναρθήκιον. Ῥωμαῖοι ἀλβούκιουμ. φυτὸν τοῖς πλείστοις γνώριμον.

φύλλα

φύλλα ἔχον πράσῳ μεγάλῳ ὅμοια. καυλὸν δὲ λεῖον· ἔχοντα ἐπ' ἄκρου ἄνθος καλούμενον ἀνθέρικον. ῥίζαι δὲ ὕπεισιν ἐπιμήκεις, στρογγύλαι, βαλάνοις ὅμοιαι, δριμεῖαι κατὰ τὴν γεῦσιν, καὶ τὴν δύναμιν θερμαντικαί. κινοῦσι δὲ καὶ οὔρησιν, καὶ ἔμμηνα ποθεῖσαι. ἰῶνται καὶ πλευρᾶς ἀλγήματα καὶ βῆχας καὶ σπάσματα καὶ ῥήγματα < α πλῆθος τῆς ῥίζης ἐν οἴνῳ πινομένης. ποιεῖ δὲ καὶ εὐεμετέρους ὅσον ἀστράγαλος βρωθεῖσα. καὶ ἑρπετοδήκτοις δίδοται ὠφελίμως ὅσον < γ τὸ πλῆθος. καταπλάττειν δὲ δεῖ τὰ δήγματα τοῖς τε φύλλοις καὶ τῇ ῥίζῃ καὶ τοῖς ἄνθεσι σὺν οἴνῳ. καὶ τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη. καὶ μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δοθιῆνας, συγκαθεψομένης τρυγὸς οἴνου τῇ ῥίζῃ. πρὸς δὲ τὰς προσφάτους φλεγμονὰς μετὰ ἀλφίτου. ὁ δὲ χυλὸς τῆς ῥίζης προσλαβὼν οἴνου παλαιοῦ γλυκέος καὶ σμύρνης καὶ κρόκου, συνεψηθέντα ἐπὶ τὸ αὐτὸ, ἔγχιστον γίνεται ὀφθαλμοῖς φάρμακον. καὶ πρὸς ὦτα πυορροοῦντα καθ' ἑαυτόν. καὶ σὺν λιβανωτῷ καὶ μέλιτι καὶ οἴνῳ καὶ σμύρνῃ λεανθεὶς ἁρμόζει. ὀδονταλγίαις τε καθ' ἑαυτὸν ἐγχυθεὶς τῷ ἀντικειμένῳ ὠτίῳ, πραΰνει. καεῖσα δὲ ἡ ῥίζα τῆς τέφρας ἐπιπλασσομένης, ἀλωπεκίας δασύνει. συνεψηθὲν δὲ ἔλαιον, ἐκπιλλομέναις ταῖς ῥίζαις ἐπὶ πυρός, ἑλκουμένας χίμεθλας καὶ πυρίκαυτα ἐπαλειφόμενον ὠφελεῖ. καὶ κωφώσει βοηθεῖ ἐγχεόμενον εἰς τὸ οὖς. ἀλφούς τε λευκοὺς προανατριφθέντας ἐν ὀθονίῳ ἐν ἡλίῳ, καταχρισθεῖσα ἡ ῥίζα σμήχει. ὁ δὲ καρπὸς καὶ τὰ ἄνθη κατ' ἐξοχὴν, σκολοπενδρῶν καὶ σκορπίων ἀντιφάρμακον ὅτε ἐν οἴνῳ ποθέντα. καταῤῥήττει δὲ καὶ τὴν κοιλίαν. ἐν ἄλλῳ. ἀνθεῖ δὲ ἐν πυραμίσι. χρὴ δὲ τὸν λευκὸν ἀσφόδελον τέμνεσθαι κατὰ τὴν ἰσημερίαν ἐν ἔαρι. πρὸ τοῦ τὸν καρπὸν αὐξηθῆναι. τὴν δὲ ῥίζαν πινομένην, ἀνορέκτους φησὶ ποιεῖν πρὸς ἀφροδίσια. καὶ κρατεύας δὲ ὁ ῥιζοτομικὸς τὰ αὐτὰ εἶπε. καὶ ὅτι θεραπεύει ἡ ῥίζα πινομένη μετ' οἴνου δραχμὴ μία ποδάγρας ἀλγήματα.

Περὶ βολβοῦ. κε τοϛ´.

Βολβὸς ὁ καλούμενος ἐμετικὸς, ἔχει τὰ φύλλα ἱμαντωδέστερα. καὶ πολλῷ μακρότερα τοῦ ἐδωδίμου. ῥίζαν ἐοικυῖαν βολβῷ. περὶ ὃν φλοιὸς μέλας. αὕτη ἑψομένη καθ' αὑτὴν καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον, τὰ περὶ κύστιν ἰᾶται. καὶ ἔμετον κινεῖ.

Περὶ βολβοῦ ἐδωδίμου. κε τοζ´.

Βολβὸς ἐδώδιμος. γνώριμος πᾶσιν ὁ ἐσθιόμενος. εὐστόμαχος. εὐκοίλιος. πυῤῥός. καὶ ἀπὸ λιβύης κομιζόμενος. ὁ δὲ πικρὸς καὶ σκιλλώδης, εὐστομαχώτερος. πεπτικός. πάντες δὲ δριμεῖς. καὶ θερμαντικοί. καὶ πρὸς συνουσίαν παρορμῶντες. τραχύνοντες γλῶσσαν καὶ παρίσθμια. πολύτροφοι. σαρκῶν γεννητικοί. ἐμπνευματοῦντες. ποιοῦσι δὲ καταπλασσόμενοι πρὸς στρέμματα. θλάσματα. σκόλοπας. καὶ πρὸς τὰς τῶν ἄρθρων ὀδύνας. γαγγραίνας τε καὶ ποδάγρας σὺν μέλιτι καὶ καθ' ἑαυτοὺς καὶ τὰ ὑπὸ τῶν ὑδρωπικῶν οἰδήματα καὶ κυνόδηκτα, ὁμοίως σὺν μέλιτι καὶ πεπέρει λείῳ καταπλασθέντες, ἐπέχουσιν ὀδύνας. καὶ στομάχων ὀδύνας παύουσι. καὶ πίτυρα καὶ ἀχῶρας ἀποσμήχουσι σὺν ὀπτῷ νίτρῳ. καθαίρουσι δὲ καὶ ὑπώπια καὶ ἰόνθους. καθ' ἑαυτοὺς ἢ σὺν ᾠοῦ λεκύθῳ. καὶ φακοὺς σὺν μέλιτι ἢ ὄξει. πρὸς δὲ ὤτων θλάσματα σὺν ἀλφίτῳ καὶ πρὸς θλάσεις ὀνύχων. ἀφαιροῦσι δὲ καὶ συκὰς ὀπτηθέντες ἐν θερμοσποδιᾷ. καὶ μετὰ μαινίδων κεφαλῶν κεκαυμένων ἐ-

καέντες δὲ καὶ μιγέντες ἁλκυονίῳ, ἐφήλεις καὶ οὐλὰς μελαίνας ἀποκαθαίρουσιν ἐν ἡλίῳ καταχριόμενοι. σὺν ὄξει δὲ ἑφθοὶ βιβρωσκόμενοι ποιοῦσι πρὸς ῥήγματα. φυλακτέον δὲ αὐτῶν τὸ πλῆθος ἐν τῇ βρώσει δεῖ διὰ τὸ ἅπτεσθαι τοῦ νευρώδους. ἑφθὸς δὲ σὺν ἀλεύροις καὶ στέατι χοιρείῳ προστεθεὶς, οἰδήματι καὶ φύματι συντόμως ἐκπυΐσκει καὶ διαρρήσσει.

Περὶ σκίλλας. κεφ. τοη.

Σκίλλα. δύναμιν ἔχει δριμεῖαν καὶ πυρωτικήν. πολύχρηστος δὲ γίνεται ὀπτηθεῖσα. στέατι δὲ ἢ πηλῷ περιπλάττεται. καὶ δίδοται εἰς κλίβανον· ἢ ἄνθραξιν ἐγκρύπτεται μέχρις ἂν ὀπτηθῇ ἱκανῶς τὸ περικείμενον στέαρ. οὗ περιαιρεθέντος, εἰ μὴ τακηρὰ γένηται, ἑτέρου στέατος ἢ πηλὸν περιπλάσσοντες, τὰ αὐτὰ ποιήσομεν. ἡ γὰρ μὴ οὕτως ὀπτηθεῖσα, βλαβερὰ τὴν δόσιν, πρὸς τὰ ἐντὸς θᾶττον μάλιστα προσφερομένη. ὀπτᾶται δὲ καὶ ἐν χύτρᾳ πεπωμασμένη καὶ καθιεμένη εἰς κλίβανον. λαμβάνεται δὲ αὐτῆς τὸ μεσαίτατον τῶν ἔξωθεν περιαιρουμένων. καὶ ἕψεται δὲ ἐντμηθεῖσα ἀποχεομένου τοῦ πρώτου ὕδατος. ἑτέρου τε ἐπιχεομένου, ἄχρις ἂν μὴ πικρὸν ἢ δριμὺ γένηται τὸ ὕδωρ. καὶ ξηραίνεται δὲ ἐν σκιᾷ τμηθεῖσα καὶ διαιρεθεῖσα λιναρίῳ, ὡς μὴ ἅπτεσθαι ἀλλήλων τοὺς τόμους. τῇ μὲν οὖν τμητῇ, εἰς ἔλαιον καὶ οἶνον καὶ ὄξος σκιλλητικὸν χρώμεθα. πρὸς δὲ ῥαγάδας τὰς ἐν ποσί, τὸ ἔνδον τῆς ὠμῆς σὺν ἐλαίῳ ζεσθέν, ἢ σὺν τῇ ῥητίνῃ τηχθέν, ἐπιτίθεται. ἐχιοδήκτοις ἡ κατάπλασμα ἑψηθεῖσα σὺν ὄξει. τῆς δὲ ὀπτῆς πρὸς ἓν μέρος τῆς σκίλλ. συνεκλεάναντες ἁλῶν ὀπτῶν μέρη ὀκτώ, δίδομεν κοχλιάριον ἓν ἢ δύο νήστεσι πρὸς μάλαξιν κοιλίας. εἰς πτήματά τε καὶ ἀρωματικὰς δυνάμεις. καὶ ἐφ᾽ ὧν οὔρησιν κινῆσαι θέλομεν. καὶ ἐπὶ ὑδρωπικῶν καὶ στομαχικῶν. οἷς ἐπιπολάζει τὰ σιτία. καὶ ἐπὶ ἰκτέρου. στροφουμένων. βηττόντων χρονίως. ἀσθματικῶν. ἀναφορικῶν. αὐτάρκης δὲ ὁλκὴ τριωβόλου σὺν μέλιτι ἐκλειχομένη. καὶ συγκαθέψεται δὲ τῷ μέλιτι. καὶ βιβρώσκεται πρὸς τὰ αὐτὰ μάλιστα πέψει συνεργοῦσα. ἄγει δὲ γλοιῶδες κατὰ κοιλίαν. ἑφθὴ δὲ πρὸς τὰ αὐτὰ ποιεῖ ὁμοίως λαμβανομένη. φυλάττεσθαι δὲ καὶ αὐτῆς τὴν δόσιν δεῖ ἐφ᾽ ὧν ἕλκωσίς τις ἐστὶν ἐντός. καὶ πρὸς ἀκροχορδόνας ποιεῖ καὶ χιμέθλας ἐγχριθεῖσα ὀπτή. τὸ δὲ σπέρμα αὐτῆς λεῖον ἀναληφθὲν ἐν ἰσχάδι ἢ μέλιτι καὶ βρωθὲν, μαλάσσει κοιλίαν. ἔστι δὲ καὶ ἀλεξιφάρμακον· ὅλη πρὸ τῶν θυρῶν κρεμαμένη.

Περὶ παγκρατίου. κεφ. τοθ.

Παγκράτιον. οἱ δὲ, καὶ τοῦτο σκίλλαν ὀνομάζουσι. ῥίζα ἐστὶ βολβῷ μεγάλῳ ὁμοία. ὑπόπυρρος ἢ ὑπέρυθρος. πικρὰ καὶ πυρώδης τὴν γεῦσιν. φύλλα κρίνῳ ὅμοια. μακρότερα δέ. ἔχει δὲ δύναμιν τὴν αὐτὴν τῇ σκίλλῃ. καὶ σκευασίαν καὶ δόσιν ποιοῦσαν ἐπὶ τῶν αὐτῶν παθῶν. ἐπιεικεστέρα μέντοι τῆς σκίλλης ἡ ταύτης δύναμις. ὅθεν καὶ χυλιζομένη ἡ ῥίζα ταύτης, μιγνυμένη τε ὀροβίνῳ ἀλεύρῳ καὶ ἀναπλασσομένη εἰς ἀρτίσκους, δίδοται σὺν ὑδρομέλιτι σπληνικοῖς καὶ ὑδρωπικοῖς ὠφελίμως.

Περὶ καππάρεως. κεφ. τπ.

Κάππαρις. οἱ δὲ κυνόσβατος. οἱ δὲ, καπρία. οἱ δὲ, κόρακος μῆλον. οἱ δὲ, ὀφιόσκορδον. οἱ δὲ, φυλλοστάφυλον. οἱ δὲ θαλλίαν. οἱ δὲ, πετραίαν. οἱ δὲ, ὁλόφυτον. οἱ δὲ ἰωνίτην. οἱ δὲ, ὀλιγόχλωρον. οἱ δὲ, ἀκόνιτον. οἱ δὲ, ἱππομανές. οἱ δὲ, τριχομανές. προφῆται ἀπτέρα. οἱ δὲ, πένθερον. οἱ δὲ, καρδία λύκου. οἱ δὲ, ἀλλοσκόρδον.

οἱ δὲ,

οἱ δὲ, κεῖνον· οἱ δὲ, θαλάσσιον· ῥωμαῖοι κάππαρι· πέρσαι καμ· οἱ δὲ, ἰντούβεις· ἄφροι ἐρβιααθοὺμ. θάμνος ἐστὶν ἀκανθώδης· ἐπὶ γῆς κυκλοειδῶς ἐστρωμένος· ἀκάνθας ἀγκιστροειδεῖς ἔχων ὥσπερ βάτος· φύλλα στρογγύλα· μηλέᾳ κυδωνίᾳ ὅμοια. καρπὸν δὲ οἷον ἐλαίας. ὃς ἀνοιχθεὶς λευκὸν προΐεται ἄνθος· οὗ πεσόντος, εὑρίσκεται τί οἷον βάλανος ἐπιμήκης· ὅπερ ἀνοιχθὲν ἔχει κόκκους ὥσπερ ῥοιᾶς· μικρούς· ἐρυθρούς· ῥίζας ξυλώδεις καὶ μεγάλας πλείστας. φύεται δ' οὐ πάνυ ἐν τραχέσι καὶ λεπτογείοις τόποις. καὶ νήσοις καὶ οἰκοπέδοις. ταριχεύεται δὲ ὁ καυλὸς αὐτῆς καὶ ὁ καρπὸς εἰς βρῶσιν. ταράττει δ' ἢ κοιλίαν. κακοστόμαχός τε ἐστὶ καὶ διψώδης. βρωθεῖσα δὲ ἑφθὴ, εὐστομαχωτέρα τῆς ὠμῆς. ὁ μὲν οὖν καρπὸς αὐτῆς σπλῆνα τήκει. ὁλκὴ δυοῖν < μετ' οἴνου πινόμενος ἐπὶ ἡμέρας μʹ· ἄγει δ' οὖρον καὶ διαχώρημα αἱματῶδες. ἰσχιάδι τε καὶ παραλύσει βοηθεῖ πινόμενος ὁ καρπός. καὶ πρὸς ῥήγματα καὶ σπάσματα. ἔμμηνά τε ἄγει καὶ ἀποφλεγματίζει. καὶ ὀδόντων πόνον παύει ὁ καρπὸς σὺν ὄξει ἑψόμενος καὶ διακλυζόμενος. τῆς δὲ ῥίζης ὁ φλοιὸς ξηρὸς, πρός τε τὰ προειρημένα ἁρμόζει· καὶ ἀνακαθαίρει πᾶν χρόνιον καὶ ῥυπαρὸν καὶ τετυλωμένον ἕλκος. καταπλάσσεται δὲ καὶ ἐπὶ τῶν σπληνικῶν σὺν ὠμῇ λύσει. διακνωμένη τε τῷ πονοῦντι ὀδόντι βοηθεῖ. ἀλφούς τε λευκοὺς ἀποσμήχει σὺν ὄξει λεία. τὰ δὲ φύλλα καὶ ἡ ῥίζα, λεανθέντα, σκληρίας καὶ χοιράδας διαφορεῖ. σκώληκάς τε τοὺς ἐν ὠσὶν ὁ χυλὸς ἐγχυματισθεὶς κτείνει. ἡ μέντοι λιβυκὴ κάππαρις, γεννωμένη δὲ κατὰ τοὺς μεγαρίτας λεγομένους, ἐμπνευματοῖ ἰσχυρῶς. ἐμετικὴ δὲ τυγχάνει ἡ ἐν ἀπουλίᾳ. ἡ δὲ ἐκ τῆς ἐρυθρᾶς θαλάσσης καὶ λιβύης, δριμυτάτη· φλυκταινοῦσα τὸ στόμα· καὶ κατεσθίουσα τὰ οὖλα ἄχρι γυμνώσεως. ὅθεν πρὸς βρῶσιν ἐστὶν ἀνεπιτήδειος.

Περὶ λεπιδίου. κε τπα.

Λεπίδιον· ὃ ἔνιοι πιπερίδιον καλοῦσι· γνώριμον βοτάνιον· ταριχεύεται εἰς ἁλμαίας μετὰ γάλακτος. δύναμις δὲ ἐστὶ τῶν φύλλων δριμεῖα· ἑλκωτική. ὅθεν ἰσχιαδικόν ἐστιν ἐπίπλασμα ἀμυντικώτατον. λεῖον σὺν ἐλενίου ῥίζῃ ἐπιτιθέμενον πρὸς τέταρτον ὥρας. καὶ ἐπὶ σπληνικῶν ὁμοίως. ἀφίστησι δὲ καὶ λέπρας. ἡ δὲ ῥίζα δοκεῖ ὀδόντων ἀλγήματα παραιτεῖσθαι. περιαπτομένη τῷ τραχήλῳ.

Περὶ βατραχίου. κε τπβ.

Βατράχιον· οἱ δὲ, σέλινον ἄγριον καλοῦσι. τούτου πλείονα μέν ἐστιν εἴδη. δύναμις δὲ μία δριμεῖα· καὶ ἄγαν ἑλκωτική. ἔχει δὲ τὸ μὲν αὐτῶν, φύλλα ὅμοια κορίῳ. πλατύτερα δὲ καὶ ὑπόλευκα καὶ λιπαρά. ἄνθος μήλινον· ἐνίοτε πορφυροῦν· καυλὸν δὲ οὐ παχύν. ὕψος δὲ ὅσον πήχεως· ῥίζαν μικρὰν λευκὴν πικράν· ἔχουσαν ἀποφύσεις ὡς ἐλλεβόρου. φύεται δὲ παρὰ ῥείθροις. ἔστι δὲ καὶ ἕτερον εἶδος χνοωδέστερον· καὶ μακροκαυλότερον. ἐντομὰς ἔχον πλείους τῶν φύλλων· πλεῖστον ἐν σαρδωνίᾳ γεννώμενον· δριμύτατον· ὃ δὴ καὶ σέλινον ἄγριον καλοῦσι. καὶ τρίτον σφόδρα μικρὸν καὶ δύσοσμον. τὸ ἄνθος χρυσῷ ὅμοιον. καὶ τέταρτον ἐοικὸς τούτῳ. ἄνθος γαλακτίζον. δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ τὰ ἄνθη καὶ οἱ καυλοί, ἁπαλοὶ καταπλασσόμενοι, ἑλκωτικὴν καὶ ἐσχαρωτικὴν μετὰ πόνου. ὅθεν ὄνυχας λεπρούς τε καὶ ψώρας ἀφίστησι· καὶ στίγματα ἐξαίρει· καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἀλωπεκίας πρὸς ὀλίγον καταπλασθέντα. ἑψόμενα δὲ καταντλήματα χιμεθλιώντων ἐστὶ χλιαρόν. ἡ δὲ ῥίζα πταρμὸν κινεῖ ξηρὰ λεία προσφερομένη τοῖς μυκτῆρσι. καὶ ὀδόντας ἀλγ-

κουφίζει προσωποτομένη. ἐρύπτει μέντοι αὐτούς.

Περὶ ἀνεμώνης. κεφ. τπγ'.

Ἀνεμώνη· οἱ δὲ, ἀγρίαν· οἱ δὲ, μέλαιναν καλοῦσι καὶ ἀνεμώνην φοινικήν· οἱ δὲ λειμώνιον· οἱ δὲ, μηκώνιον· οἱ δὲ, τραγόκερως· οἱ δὲ, γῆς πυρίνη· οἱ δὲ, βαρβύλη· Ὀστάνης βηρυλλος· ὁμοίως ὄρνιος κοράνιος. Πυθαγόρας ἀδραντυλίς· προφῆται κυν. ἡ ἀγρία· Ῥωμαῖοι ὀρκιτοῖνε καμ. Ἄφροι χουφφοιτ διαστ. ἡ ἡμ, ἀγρία. ἡ δὲ ἡμερ. τῆς δὲ ἡμέρου ἡ μέν τις φοινικᾶ φέρει τὰ ἄνθη, ἡ δὲ, ὑπόλευκα ἢ γαλακτίζοντα ἢ πορφυρᾶ· φύλλα δὲ κοριοειδῆ, λεπτοσχιδέστερα πρὸς τῇ γῇ· καυλία χνοώδη λεπτά, ὑπὲρ ὧν τὰ ἄνθη ὡς τῶν μηκώνων· ἐν μέσαι κεφάλια μέλανα ἢ κυανίζοντα· ῥίζα κατὰ τὸ μέγεθος ἐλαίας ἢ μείζων, οἱονεὶ γονατώδης· λημμένη. ἡ δὲ ἀγρία κατὰ πάντα μείζων τῆς ἡμέρου, καὶ τοῖς φύλλοις πλατυτέρα καὶ σκληροτέρα· τήν τε κεφαλὴν ἐπιμηκεστέραν ἔχει· ἄνθος φοινικοῦν· ῥιζία λεπτὰ καὶ πλείω. ἡ δέ τις ἔχει φύλλα μέλανα, δριμυτέρα οὖσα. δύναμιν δὲ ἔχουσι δριμεῖαν ἀμφότεραι· ὅθεν ὁ χυλὸς τῆς ῥίζης αὐτῶν ῥινὶ ἐγχυθείς, πρὸς κεφαλῆς κάθαρσιν ἁρμόζει. μασηθεῖσα δὲ ἡ ῥίζα, φλέγμα ἄγει. ἑψηθεῖσα δὲ ἐν γλυκεῖ καὶ καταπλασσομένη, ὀφθαλμῶν φλεγμονὰς ἰᾶται. καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ ἀμβλυωπίας ἀποσμήχει· ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντες πτισάνῃ καὶ ἐσθιόμενα, γάλα κατασπῶσιν. ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει. καταπλασθέντα δὲ λέπρας ἀφίστησιν. ἔνιοι δὲ μὴ δυνάμενοι διορίζειν ἀπὸ τῆς ἀγρίας ἀνεμώνης, τὴν λεγομένην ἀργεμώνην καὶ τὴν ῥοιάδα μήκωνα, περὶ ἧς ἐν ταῖς μήκωσιν ἱστορήσομεν, διὰ τὸ τῶν ἀνθῶν ὁμόχροον φοινικοῦν ὑπάρχον, πλανῶνται· τὴν ἀργεμώνην εὐπατόριον ὀνομάζοντες. πλὴν τῆς ἀργεμώνης ἧττον βαθὺ τὸ φοινικοῦν ἐστὶ καὶ τῆς ῥοιάδος. ὀψιαίτεροι δὲ αὗται καὶ ἡ ἀργεμώνη ἀνθοῦσι. καὶ ἡ μὲν ἀργεμώνη ὀπὸν ἀνίησι κροκίζοντα καὶ δριμὺν πρὸς τὴν γεῦσιν ἰσχυρῶς. ἡ δὲ ῥοιὰς λευκότερον καὶ δριμύν. ἀμφότεραι δὲ μεταξὺ κεφάλια μήκωνι ἀγρίᾳ παραπλήσια ἔχουσι. πλὴν τὸ μὲν τῆς ἀνεμώνης ἄνωθεν ὑποπαχύ. τὸ δὲ τῆς ῥοιάδος ὑπόστενον. αἱ δὲ ἀνεμῶναι οὔτε ὀπὸν ἀνιᾶσιν, οὔτε κωδίαν ἔχουσιν, ἀλλ' οἱονεὶ ἀσπαράγου ἄκρον. ἐν ἀρούραις τε τὸ πλεῖον ἐκεῖναι φύονται.

Περὶ ἀργεμώνης. κεφ. τπδ'.

Ἀργεμώνη· οἱ δὲ, οἰνώνη· οἱ δὲ, ἀνθεμίς· οἱ δὲ, ὁμόνοια· οἱ δὲ, ἄνθος πεδινόν· Ῥωμαῖοι λεβορνία· οἱ δὲ, κονκορδιάλις· οἱ δὲ, πεταλία· Γάλλοι κόρνα. παρέοικεν ἀγρίᾳ μήκωνι. τὸ δὲ φύλλον ἀνεμώνῃ ἔχει ὅμοιον· ἄνθος, ἐσχισμένον, καυλὸν ἐν ἄνθει φοινικοῦν. κεφαλὴν δὲ ἐοικυῖαν μήκωνι ῥοιάδι, ἐπιμηκεστέραν δὲ καὶ πλατεῖαν κατὰ τὰ ἄνωθεν μέρη. ῥίζαν στρογγύλην. ὀπὸν δὲ ἀνίησι κροκίζοντα, δριμύν. καθαίρει δὲ ἄργεμα καὶ νεφέλια· καὶ φλεγμονὰς παρηγορεῖ τὰ φύλλα καταπλασσόμενα. Κρατεύας ὁ ῥιζοτομικὸς εἰς τὸ αὐτό. ἀργεμώνη· αὕτη ἡ βοτάνη κοπεῖσα μετὰ ὀξυγγίου, χοιράδας διαλύει. ποιεῖ καὶ πρὸς ἀλφοὺς μετὰ νίτρου καὶ θείου ἀπύρου, ξηρὰ κοπεῖσα καὶ σεισθεῖσα. ἐν βαλανείῳ δὲ τοὺς χρωμένους θεραπεύει προξηροτριβηθέντος. ποιεῖ καὶ πρὸς ψώραν.

Περὶ ἑτέρας ἀργεμώνης. κεφ. τπε'.

Ἀργεμώνη ἑτέρα· οἱ δὲ ἀρτεμώνη· οἱ δὲ, ἀρσελάμ· οἱ δὲ, σαρκοκόλλα· Ῥωμαῖοι ἀρτεμόνιαμ. καὶ αὕτη παρέοικε μὲν ἀγρίᾳ μήκωνι τοῖς φύλλοις· δύναμιν δὲ

ἔχει

ἔχει αὐτὴ χλωρὰ τριβομένη λεῖα καὶ ἐπιτιθεμένη, διακοπὰς θεραπεύει· καὶ ὀφθαλμῶν
φλεγμονὰς παύει. ἁρμόζει καὶ δυσεντερικοῖς σὺν ὕδατι πινομένη. κολλητικὴ δὲ τραυ-
μάτων καὶ φλεγμονῶν ἐστὶν εὔθετος· ὡσαύτως ἐπιτιθεμένη, σπασμάτων καὶ τιλμάτων
ἐστὶ θεραπευτική. ἁρμόζει καὶ θηριοδήκτοις σὺν οἴνῳ πινομένη.

Περὶ ἀναγαλλίδος. κεφά. τπϛ.

Ἀναγαλλὶς ἡ φοινική· οἱ δὲ, ἀερῖτις· οἱ δὲ αἰγῖπτις. οἱ δὲ σαυρῖτις. προφῆται αἷμα ὀφθαλμοῦ·
οἱ δὲ, χελιδόνιον. ῥωμαῖοι μακία. θοῦσκοι μασυτίπως. γάλλοι σαπάνα. δάκοι κερκερα-
φρών. ἀναγαλλὶς ἡ κοινή. οἱ δὲ κόρχορον. οἱ δὲ, ἁλικάκαβον. οἱ δὲ ζηλίαυρος. προφῆται
νυκτερῖτις. αἰγύπτιοι μηκιεύ. ῥωμαῖοι μεκιάτο. ἄφροι ἀσιρρίσοι. τῆς ἀναγαλλίδος διτ-
τὸν εἶδός ἐστι. διαφέρον ἄνθει. ἡ μὲν γὰρ κυανέον ἔχουσα τὸ ἄνθος, θήλεια λέγεται. ἡ δὲ
τὸ φοινικοῦν, ἄρρεν. θαμνία δέ ἐστι κεχυμένα ἐπὶ γῆς. φύλλα ἔχοντα ἐπὶ τετραγώνων
καυλίων μικρὰ ὑποστρόγγυλα πρὸς τὰ τῆς ἑλξίνης. καρπὸν περιφερῆ. εἰσὶ δὲ ἀμφότε-
ραι πραϋντικαί. ἀφλέγμαντοι. σκολόπων ἐπισπαστικαί. νομῶν ἐφεκτικαί. ὁ δὲ χυλὸς
αὐτῶν ἀναγαργαριζόμενος, ἀποφλεγματίζει κεφαλήν. καὶ ῥισὶν ἐγχεόμενος, ὀδόντων
πόνον παύει. ἐὰν εἰς τὸν ἀντικείμενον μυξωτῆρα τῷ ἀλγοῦντι ἐμβληθῇ. καθαίρει καὶ
ἄργεμα μετὰ μέλιτος ἀττικοῦ. καὶ ἀμβλυωπίαις βοηθεῖ. ὠφελεῖ καὶ ἐχιοδήκτους
μετ᾽ οἴνου πινόμενος. καὶ νεφριτικούς. καὶ ἡπατικούς. φασὶ δὲ ἔνιοι τὴν μὲν ἔχουσαν
τὸ κυανέον ἄνθος, προπτώσεις δακτυλίου στέλλειν. τὴν δὲ τὸ φοινικοῦν ἐρεθίζειν κατα-
πλασθεῖσαν.

Περὶ κισσοῦ. κεφ. τπζ.

Κισσός. οἱ δὲ, κίθαρον. οἱ δὲ, κίσσαρον. οἱ δὲ, χρυσόκαρπος. οἱ δὲ, ποιητική. οἱ δὲ, κορυμβήθρα.
οἱ δὲ, κύσσιον. οἱ δὲ, διονύσιον. οἱ δὲ, ἰθυθήλειον. οἱ δὲ, περσίς. οἱ δὲ, κῆμος. οἱ δὲ, ἄπληνος. ῥω-
μαῖοι σιλβαμάτερ. οἱ δὲ ἕδερα. γάλλοι σουιβίτης. κισσὸς πολλὰς ἔχει διαφορὰς τὰς
κατ᾽ εἶδος. τὰς δὲ γενικωτάτας τρεῖς. ὁ μὲν γάρ τις λευκός. ὁ δὲ, μέλας. ὁ δὲ, ἕλιξ. ὁ μὲν οὖν λευκὸς, φέ-
ρει τὸν καρπὸν, λευκόν. ὁ δὲ μέλας, μέλανα ἢ κροκίζοντα. ὃν δὴ καὶ ἰδιῶται διονύσιον κα-
λοῦσιν. ὁ δὲ ἕλιξ ἄκαρπός ἐστι. καὶ λεπτὰ ἔχει τὰ κλήματα. καὶ τὰ φύλλα μικρὰ καὶ γωνι-
ώδη καὶ ἐρυθρά. πᾶς δὲ κισσὸς, δριμύς ἐστι. στυπτικός. τοῦ νευρώδους ἁπτικός. τινὲς δὲ αὐ-
τοῦ τὰ μὲν ἄνθη τοῖς τρισὶ δακτύλοις ληφθέντα καὶ ποθέντα ἐν οἴνῳ, πρὸς δυσεντερι-
κούς. δὶς δὲ τῆς ἡμέρας δεῖ πίνειν. καὶ πρὸς πυρίκαυτα δὲ ἁρμόζει σὺν κηρωτῇ λειανθέν-
τα. τὰ δὲ ἁπαλὰ τῶν φύλλων σὺν ὄξει ἑψόμενα, ἢ ὠμὰ ἄρτῳ συνεκλεαινόμενα, σπλῆ-
να ἰῶνται. ῥινεγχυτοῦται δὲ ὁ χυλὸς τῶν φύλλων καὶ τῶν κορύμβων σὺν ἰρίνῳ καὶ μύρῳ. ἢ
μέλιτι ἢ νίτρῳ. καὶ πρὸς τὰ χρόνια τῆς κεφαλῆς ἀλγήματα ἁρμόζει. καὶ ἐπιβρέχεται σὺν
ὄξει καὶ ῥοδίνῳ. ὠταλγίας δὲ καὶ πυορροοῦντα ὦτα σὺν ἐλαίῳ ἰᾶται. τοῦ δὲ μέλανος κισσοῦ ὁ χυ-
λὸς καὶ οἱ κόρυμβοι ποθέντες, ἀτονίαν ποιοῦσι. καὶ ταράσσουσι τὴν διάνοιαν πλείονα ποθέντες.
λεῖα δὲ σφαιρία πέντε τῶν κορύμβων θερμανθέντα σὺν ῥοδίνῳ ἐν σιδίῳ καὶ ἐνσταχθέντα
εἰς τὸ ἀντικείμενον οὖς ἐπὶ ὀδονταλγίας, τὸ ἄλγημα πραΰνει. μελαίνουσι δὲ καὶ τὰς τρίχας
οἱ κόρυμβοι καταπλασσόμενοι. τὰ δὲ φύλλα πρὸς πᾶν ἕλκος ἑψηθέντα σὺν οἴνῳ καὶ
καταπλασσόμενα, καὶ τὰ κακοήθη καὶ ἐφηλίδας θεραπεύει ὡς προείρηται

ἑφθά. κινοῦσι δὲ καὶ καταμήνια ὑποτεθέντες οἱ κόρυμβοι λεῖοι. καὶ ποθέντες δὲ μετὰ τὴν κάθαρσιν τὸ πλῆθος, ἀτόκιον δοκεῖ. καὶ ὁ μόσχος δὲ τῶν φύλλων μέλιτι δευθεὶς καὶ προστεθεὶς τῇ μήτρᾳ, ἔμμηνα ἄγει καὶ ἔμβρυα. ὁ δὲ χυλὸς ἐνσταζόμενος ταῖς ἐν ταῖς ῥώθωσι δυσωδίας καὶ σηπεδόνας ἐκκαθαίρει καὶ ἰᾶται. τὸ δὲ δάκρυον αὐτοῦ ψιλοῖ τρίχας. καὶ κτείνει φθεῖρας ἐπαλειφόμενον. ὁ δὲ τῶν ῥιζῶν χυλὸς σὺν ὄξει ποθεὶς, φαλαγγιοδήκτοις βοηθεῖ.

Περὶ χελιδονίου τοῦ μεγάλου. κεφ. τπη.

Χελιδόνιον τὸ μέγα. οἱ δὲ, παιωνία. οἱ δὲ, κρατεία. οἱ δὲ, ἀούβιος. οἱ δὲ, γλαύκιος. οἱ δὲ, πάνδιος ῥίζα. οἱ δὲ φιλομήδειον. οἱ δὲ ὀθόνιον. ῥωμαῖοι φάβιουμ. γάλλοι θῶνα. αἰγύπτιοι μοθιθ. δάκοι κρουστάνη. καυλὸν ἀνίησι πηχυαῖον ἢ καὶ μείζονα, ἔχοντα παραφυάδας φύλλων μεστάς. φύλλα ὅμοια βατραχίῳ, τρυφερώτερα μέντοι τὰ τοῦ χελιδονίου καὶ ὑπόγλαυκα τὴν χρόαν. καὶ παρ' ἕκαστον φύλλον ἄνθος ὥσπερ τὸ λευκόιον. χυλὸς δὲ κροκώδης, δριμὺς, δηκτικὸς, πρὸς ὀλίγον ὑπόπικρος καὶ δυσώδης. ῥίζα ἄνωθεν μὲν οὖν μία, κάτωθεν δὲ πλείονες κροκώδεις. καρπὸς δὲ ὥσπερ τῆς κερατίτιδος μήκωνος, λεπτὸς, μακρὸς ὡς κῶνος, ἐν ᾧ σπέρματα μείζονα μήκωνος. ταύτης ὁ χυλὸς μιγεὶς μέλιτι καὶ ἑψηθεὶς ἐν χαλκῷ ἐπ' ἀνθράκων, ἁρμόζει πρὸς ὀξυδορκίαν. χυλίζεται δὲ τὰ φύλλα καὶ ἡ ῥίζα καὶ ὁ καυλὸς, ἀρχομένου θέρους. καὶ ξηραίνεται ἐν σκιᾷ καὶ ἀναπλάσσεται. ἡ δὲ ῥίζα πινομένη σὺν ἀνίσῳ καὶ οἴνῳ λευκῷ, ἰκτερικοὺς θεραπεύει καὶ ἕρπητας. καὶ καταπλασσομένη σὺν οἴνῳ ὀδονταλγίας τε παύει διαμασσωμένη. δοκεῖ δὲ ὠνομάσθαι χελιδόνιον, ἐπειδὴ ἅμα ταῖς χελιδόσι φαινομέναις ἀναφύεται, λειπούσαις δὲ συμπαρακμάζει. τινὲς δὲ ἱστόρησαν ὡς ἐάν τις τυφλωθῇ τῶν τῆς χελιδόνος νεοσσῶν, αἱ μητέρες προσφέρουσαι τὴν πόαν, ἰῶνται τὴν πήρωσιν αὐτοῦ.

Περὶ χελιδονίου τοῦ μικροῦ. κεφά. τπθ.

Χελιδόνιον τὸ μικρόν. οἱ δὲ, τύρινον ἄγριον ἐκάλεσαν. βοτάνιον ἐστὶν ἐκ μόσχων ἀπηρτισμένον, ἄκαυλον, ἐμφύλλοις κισσοειδέσι, περιφερεστέροις δὲ μᾶλλον καὶ μικροτέροις, καὶ τρυφεροῖς καὶ ὑπολιπάροις περιεχόμενον. ῥίζας δὲ ἔχει ἐκ τοῦ αὐτοῦ μικρὰς πολλὰς, ὥσπερ πυροὺς σεσωρευμένας. τρεῖς δὲ εἰσὶν ἢ τέσσαρες αὐτῶν μακραὶ πεφυκυῖαι. φύεται δὲ περὶ ὕδασι καὶ τέλμασιν. ἔχει δὲ τὴν δύναμιν δριμεῖαν, παραπλησίαν ἀνεμώνῃ, ἕλκουσαν τὴν ἐπιφάνειαν. ψώρας τε καὶ ὄνυχας λεπροὺς ἀφίστησιν. αἱ δὲ ῥίζαι χυλωθεῖσαι, χρήσιμοι εἰς ῥινεγχυσίαν μετὰ μέλιτος πρὸς κάθαρσιν κεφαλῆς. ὁμοίως καὶ τὸ ταύτης ἀφέψημα σὺν μέλιτι ἀναγαργαριζόμενον, κεφαλὴν καθαίρει γενναίως καὶ πάντα τὰ ἐκ θώρακος.

Περὶ ὀθόννης. κεφά. τϙ.

Ὀθόννα. οἱ μὲν φασὶ τοῦ μεγάλου χελιδονίου χυλὸν εἶναι. οἱ δὲ, γλαυκίου. οἱ δὲ, τῆς κερατίτιδος μήκωνος τῶν ἀνθέων χυλόν. ἔνιοι δὲ μίγμα ἀναγαλλίδος τῆς κυανέας καὶ ὑοσκυάμου καὶ μήκωνος χυλόν. οἱ δὲ βοτάνης τρωγλοδυτικῆς τινὸς, ἥτις ὀθόννα καλεῖται, χυλόν. γεννᾶσθαι δὲ αὐτὴν καὶ ἐν τῇ κατ' αἴγυπτον ἀραβίᾳ. ἔχει δὲ τὰ φύλλα εὐζώμῳ ἐμφερῆ. πολύτρητα ὥσπερ σητόκοπα. ψαφαρά. ὀλιγόφυλλα. ἄνθος δὲ φέρει κρόκινον, πλατύφυλλον. ὅθεν ἔδοξαν ἀνεμώνης αὐτὸ τινὸς εἶδος εἶναι. χυλίζεται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ ὅπου δεῖ ἀποκαθαίρειν

ἀπομαθαίρει δάκνουσα. καὶ πάντα τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποσμήχουσα. φασὶ δέ τινα καὶ ὑγρασίαν ἀποῤῥεῖν τῆς βοτάνης. ἣν πλύναντες καὶ χωρίσαντες τῶν λίθων, ἀναπλάσσουσι τροχίσκους πρὸς τὰ αὐτά. ἔνιοι δὲ φασὶν αὐτὴν λίθον εἶναι αἰγύπτιον ἐν τῇ θηβαΐδι γεννώμενον. λευκόχροον. μικρὸν τῷ μεγέθει. δάκνοντα τὴν γεῦσιν μετὰ πυρώσεως καὶ σύντηξεως. Περὶ μυὸς ὤτων. κεν. τλα.

Μυὸς ὦτα. οἱ δὲ, μύωτον. οἱ δὲ, ἀνθύλλιον. οἱ δὲ, ἀλσίνην. οἱ δὲ, μυόρτοχον. οἱ δὲ, μυρτόσπληνον. ῥωμαῖοι μοῦρις ἀρίκουλα. ἄφροι λαβαθολαβάτ. ὠνόμασται δὲ ἀπὸ τοῦ ἔχειν μυὸς ὠτίοις ὅμοια τὰ φύλλα. ἀλσίνη δὲ διὰ τὸ σκιεροὺς καὶ ἀμμώδεις φιλεῖν τόπους. ἔστι δὲ ὁμοία ἑλξίνῃ. ταπεινοτέρα δὲ καὶ μικροφυλλοτέρα. δύναμιν δὲ ἔχει ψυκτικήν. ἁρμόζουσαν πρὸς φλεγμονὰς ὀφθαλμῶν. καταπλαττομένη μετὰ ἀλφίτων. καὶ πρὸς ὤτων πόνον ὁ χυλὸς αὐτῆς ἐνσταζόμενος. καὶ καθόλου δύναται τὰ αὐτὰ τῇ ἑλξίνῃ. Περὶ ἑτέρων μυὸς ὤτων. τλβ.

Μυὸς ὦτα ἕτερα. οἱ δὲ, μυὸς ὠτίδα καλοῦσιν. ἀνίησι καυλοὺς ἀπὸ μιᾶς ῥίζης πλείονας. ὑπερύθρους τὰ κάτωθεν καὶ κοίλους. φύλλα δὲ ἐπιμήκη καὶ στενά. ῥάχιν ἐπηρτημένην ἔχοντα μελανίζουσαν. ἀνὰ δύο πεφυκότα ἐκ διαστημάτων. εἰς ὀξύτερον ἀπολήγοντα. ἐκφύεταί τε λεπτὰ καυλία ἐκ τῶν μασχαλῶν. ἐφ' ὧν ἀνθύλλια κυανίζοντα ὡς τὰ τῆς ἀναγαλλίδος. ῥίζα δὲ δακτύλου τὸ πάχος. ἔχουσα πολλὰς ἀποβλαστήσεις. καθόλου δὲ ἐστὶν ὁμοία ἡ πόα τῷ σκολοπενδρίῳ. λειοτέρα δὲ καὶ ἐλάσσων. ταύτης ἡ ῥίζα καταπλασθεῖσα αἰγίλωπα ἰᾶται. τινὲς δὲ καὶ τὴν ἑλξίνην μυὸς ὠτίδα καλοῦσιν. Περὶ ἰσάτιδος ἡμέρου. κεν. τλγ.

Ἰσάτις ἥμερος. οἱ δὲ, αὔγιον. οἱ δὲ, ἔσυη. προφῆται ἀρσένιον. ῥωμαῖοι ῥούτρουμ. ἰσάτις ἣν οἱ βαφεῖς χρῶνται φύλλον ἔχει ἀρνογλώσσῳ ἐμφερές. λιπαρώτερον δὲ καὶ μελάντερον. καυλὸν δὲ ὑπερδίπηχυν. δύναται δὲ τὰ φύλλα καταπλασσόμενα πᾶν οἴδημα διαφορεῖν. καὶ φύματα καὶ ἔναιμα τραύματα κολλᾶν. αἱμοῤῥαγίας τε στέλλει. καὶ φαγεδαινικά. καὶ ἕρπητας ἐρισιπέλατά τε καὶ σηπεδόνας θεραπεύει. Περὶ ἰσάτιδος ἀγρίας. κεν. τλδ.

Ἰσάτις ἀγρία. οἱ δὲ, ἔσυη μικρά. ῥωμαῖοι ῥούτρουμ μινόρεμ. ἡ δὲ ἀγρία ἰσάτις παραπλησία οὖσα τῇ πρὸ αὐτῆς, φύλλα ἔχει μείζονα πρὸς τὰ τῆς θρίδακος. καυλοὺς δὲ λεπτοτέρους πολυσχιδεῖς. ὑπερύθρους. ἔχοντας δὲ ἄκρους ὥσπερ θυλάκια γλωσσοειδῆ πολλὰ ἀποκρεμάμενα. ἐν οἷς τὸ σπέρμα. ἄνθος μήλινον λεπτόν. δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς. ὠφελοῦσα καὶ σπληνικοὺς πινομένη καὶ καταπλασσομένη. Ἐπιστατέον τὰ περὶ ἰσάτεων ὅτι αἱ ἐκδόσεις αὗται τὸ ἐσφαλμένον ἔχουσι. τότε γὰρ μήλινον ἄνθος καὶ τοὺς λεπτοτέρους καὶ πολυσχιδεῖς κλάδους καὶ τὰ δὲ ἄκρου γλωσσοειδῆ θυλάκια ἐν οἷς τὸ σπέρμα, ἡ ἥμερος φέρει. ἐμπεριέχεται δὲ τούτοις σπέρμα μέλαν ἐοικὸς μελανθίῳ. καὶ τὸν καυλὸν δὲ ὑπερδίπηχυν. ἀλλ' οὐχ ὑπὲρ πῆχυν μόνον φέρει. ἡ δὲ ἀγρία μελάντερα ταύτης τὰ φύλλα φέρει. καὶ καυλὸν ἐλάττω καὶ παχύτερον. ἄνθος τε ἐμπόρφυρον ἢ κυανοῦν. καὶ καρπὸν σαυροειδῆ. τραχύν. ἐν οἷς τὸ σπέρμα φυλλαρίοις μικροῖς ἀνὰ πέντε ἴσοις οἱονεὶ διειλημμένον.

Περὶ ἀραβίδος. κεν. τλε.

Ἀραβὶς πόα, περὶ πῆχυν τὸ ὕψος ῥαβδίους ἔχουσα λεπτάς. παρὲκατέρα δὲ αὐτῶν φύλλα ὥσπερ λεπίδιον. ἁπαλώτερα δὲ καὶ λευκότερα. ἐπ' ἄκρου δὲ σκιάδιον καθάπερ ἄν τις

ἔχον αὐτὴ λευκά. ταύτῃ ἡ πόα συνέψεται πτισάνῃ μάλιστα ἐν καππαδοκίᾳ. ὁ δὲ καρπὸς αὐτῆς ξηρὸς ἀντὶ πεπέρεως μίσγεται τοῖς ἑψήμασι.

Περὶ τηλεφίου. κεʹ τϙϛʹ.

Τηλέφιον. οἱ δὲ, ἀείζωον ἄγριον. οἱ δὲ, καὶ ταύτην ἀνδράχνην ἀγρίαν καλοῦσι. ῥωμαῖοι ἰλλέκεβραν. αἰγύπτιοι ἀνώθ. ἄφροι ἀτιρτόπουρις. τοῦτο καὶ τοῖς φύλλοις καὶ τῷ καυλῷ ἔοικεν ἀνδράχνῃ. μασχάλας ἔχον δύο παρ᾿ ἕκαστον γόνυ τῶν φύλλων ἐμφυομένας. ἀφ᾿ ὧν κλωνία ϛʹ ἢ ζʹ. ἀπὸ τῆς ῥίζης πλήρη φύλλων κυανοειδῶν, παχέων τε καὶ γλίσχρων καὶ σαρκωδῶν. ἄνθη μήλινα ἢ λευκά. φύεται δὲ ἐν ἀμπελῶσι καὶ τόποις ἐργασίμοις ἔαρος. θεραπεύει δὲ καταπλασσόμενα τὰ φύλλα ἐπὶ ὥρας ἓξ λεύκην. δεῖ δὲ μετὰ ταῦτα ὠμηλύσει χρῆσθαι. αἴρει δὲ καὶ ἀλφοὺς ἐπιχρισθέντα σὺν ὄξει ἐν ἡλίῳ. δεῖ μέντοι μετὰ τὸ ἀποξηρανθῆναι αὐτὰ ἀποψᾶν.

τέλος.

ΠΕΔΑΚΙΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ ἈΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ὝΛΗΣ ἸΑΤΡΙΚΗΣ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

ε Ν μὲν τοῖς πρὸ τούτου βιβλίοις φίλτατε Ἄρειε παρεδώκαμεν περὶ ἀρωμάτων καὶ μύρων, καὶ ἐλαίων, καὶ δένδρων, καὶ τῶν ἀπ᾿ αὐτῶν καρπῶν τε καὶ δακρύων. ἔτι τε ζώων καὶ σιτηρῶν καὶ λαχάνων, καὶ τῶν δριμύτητα κεκτημένων βοτανῶν. ἐν δὲ τούτῳ τρίτῳ ὑπάρχοντι, περὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτανῶν καὶ σπερμάτων, συμφύλλων τε καὶ φαρμακωδῶν ἐπελευσόμεθα.

Περὶ ἀγαρικοῦ. κεʹ. τϙζʹ.

Ἀγαρικόν. ῥίζα φέρεται σιλφίῳ ἐμφερής. οὐ πυκνὴ τὴν ἐπιφάνειαν ὥσπερ τὸ σίλφιον. ἀραιὰ δὲ ἐστὶν ὅλη. ἔστι δὲ τὸ μὲν, αὐτοῦ ἄρρεν. τὸ δὲ, θῆλυ. ὧν διαφέρει τὸ θῆλυ ἔχον κηδόνας εὐθείας ἐντός. τὸ δὲ ἄρρεν περιφερὲς ἐστὶ καὶ πανταχόθεν συμφυές. γεύσει δὲ ἀμφότερα ὅμοια κατ᾿ ἀρχὰς μὲν γλυκάζοντα εἶτα διαναδιδόντα ἔμπικρα. γεννᾶται δὲ ἐν τῇ ἀγρίᾳ τῆς σαρματικῆς. λέγουσι δὲ οἱ μὲν, φυτοῦ ῥίζαν εἶναι. τινὲς δὲ ἐν τοῖς στελέχεσι τῶν δένδρων κατὰ σῆψιν γίνεσθαι. ὥσπερ οἱ μύκητες. γεννᾶται δὲ καὶ ἐν τῇ κατὰ τὴν ἀσίαν γαλατίᾳ καὶ κιλικίᾳ ἐπὶ τῶν κέδρων. εὔθρυπτον μέντοι καὶ ἀσθενές. τὴν μέντοι δύναμιν ἐστὶ στυπτικὸν θερμαντικὸν ποιοῦν πρός τε στρόφους καὶ ὠμότητας. ῥήγματά τε καὶ πτώματα. ὀβολῶν δὲ δυοῖν πλῆθος διδόμενον μετ᾿ οἰνομέλιτος ἀπυρέτοις. πυρέσσουσι δὲ ἐν μελικράτῳ. καὶ ἡπατικοῖς δὲ καὶ ἀσθματικοῖς. καὶ ἰκτεριῶσι καὶ δυσεντερικοῖς. καὶ νεφριτικοῖς καὶ δυσουροῦσι. καὶ ὑστερικαῖς πνιξὶ καὶ καχεξίαις < αʹ διδόμενον. φθισικοῖς δὲ μετὰ γλυκέος. σπληνικοῖς δὲ μετ᾿ ὀξυμέλιτος. καὶ στομαχικοῖς ὡς ἔστι διαμασώμενον καὶ καταπινόμενον. μηδενὸς ὑγροῦ ἐπιρροφουμένου. ὁμοίως δὲ καὶ ὀξυρεγμιῶσιν. ἵστησι δὲ καὶ αἵματος ἀναγωγάς, ὁλκὴ τριωβόλου μεθ᾿ ὕδατος λαμβανόμενον. ποιεῖ καὶ πρὸς ἰσχίων καὶ ἄρθρων ἀλγήματα. καὶ ἐπιληψίας μετ᾿ ὀξυμέλιτος λαμβανόμενον τὸ ἴσον πλῆθος. ἄγει δὲ καὶ ἔμμηνα. καὶ ταῖς ἐμπνευματουμέναις ὑστέραις γυναιξὶν, ὠφελίμως

τὸ ἴσον

τὸ ἴσον δίδοται. λύει δὲ καὶ ῥίγος πρὸ τῆς ἐπισημασίας διδόμενον. καθαίρει δὲ καὶ κοιλίαν < α ἢ β μετὰ μελικράτου πινόμενον. ἔστι δὲ καὶ θανασίμων ἀντίδοτον μετὰ κράματος < μιᾶς ὁλκὴ λαμβανόμενον. καὶ πρὸς ἑρπετῶν δὲ πληγὰς καὶ δήγματα, ὁλκὴ τριωβόλου μετ᾽ οἴνου πινόμενον πάνυ βοηθεῖ. καὶ καθόλου πρὸς τὰ ἐντὸς πάντα πάθη ἁρμόζει, πρὸς δύναμιν καὶ ἡλικίαν διδόμενον, οἷς μὲν μεθ᾽ ὕδατος. οἷς δὲ μετ᾽ οἴνου. οἷς δὲ μετ᾽ ὀξυμέλιτος ἢ μελικράτου.

Περὶ ῥᾶ. κεφ. τλη.

Ρᾶ. οἱ δὲ, ῥέον. οἱ δὲ, ῥίαν καλοῦσι. ῥωμαῖοι ῥᾶ ποντικοῦμ. γεννᾶται ἐν τοῖς ὑπὲρ βόσπορον τόποις. ὅθεν καὶ κομίζεται. ῥίζα μέλαινα. κενταυρίῳ τῷ μεγάλῳ ἐοικυῖα. μικροτέρα μέντοι καὶ ἐνερευθεστέρα. ἄοσμος. χαύνη. ὑπόκουφος. ἔστι δὲ αὐτῆς κράτιστον τὸ ἀτερηδόνιστον. ἔγγλισχρόν τι κατὰ τὴν γεῦσιν μετὰ ἀφμενῆς στύψεως. διαμασηθέν τε ὑπόχλωρον καὶ κροκίζον πως τῷ χρώματι. ποιεῖ δὲ πινόμενον πρὸς ἐμπνευματώσεις στομάχου. ἀτονίαν. ἄλγημα παντοῖον. σπάσματα. σπληνικούς. ἡπατικούς. νεφριτικούς. στροφουμένους. καὶ τὰ περὶ κύστιν καὶ θώρακα. καὶ ὑποχονδρίων ἐντάσεις. καὶ τὰ περὶ ὑστέραν πάθη. ἰσχιάδας. αἵματος πτύσεις. ἄσθματα. λυγμούς. δυσεντερίας. κοιλιακὰς διαθέσεις. καὶ περιόδους. καὶ θηρίων δήγματα. δώσεις δὲ ὁμοίως τῷ ἀγαρικῷ πρὸς ἕκαστον πάθος. τῇ αὐτῇ ὁλκῇ καὶ ὑγροῖς χρώμενος. μετ᾽ οἰνομέλιτος μὲν ἀπυρέτοις. πυρέσσουσι δὲ μετὰ μελικράτου. φθισικοῖς μετὰ γλυκέος. σπληνικοῖς μετ᾽ ὀξυμέλιτος. στομαχικοῖς ὡς ἔστι διαμασώμενον καὶ καταπινόμενον. μηδενὸς ὑγροῦ ἐπιρροφουμένου. αἴρει δὲ καὶ πελιώματα καὶ λειχῆνας μετ᾽ ὄξους καταχρισθέν. καὶ φλεγμονὰς πάσας διαχεῖ χρονίας σὺν ὕδατι καταπλασσόμενον. ἡ δὲ ἀνωτάτω αὐτοῦ δύναμις, στυπτικὴ μετὰ ποσῆς θερμασίας.

Περὶ γεντιανῆς. κεφ. τλθ.

Γεντιανή. οἱ δὲ, κενταύρειος ῥίζα. οἱ δὲ, ἀλόη γαλλική. οἱ δὲ, νάρκη. οἱ δὲ, χειρώνειον, δάρδανοι ἀλοῖτις. ῥωμαῖοι γενούς. οἱ δὲ, κικενδία. οἱ δὲ, κιμιναλίς. δοκεῖ μὲν ὑπὸ πρώτου εὑρῆσθαι γεντίδος τοῦ ἰλλυριῶν βασιλέως. ἀφ᾽ οὗ καὶ τὴν ἐπωνυμίαν ἔσχηκεν. ἧς τὰ φύλλα τὰ μὲν πρὸς τῇ ῥίζῃ καρύᾳ ἢ ἀρνογλώσσῳ ὅμοια. ὑπέρυθρα. τὰ δὲ ἐν μέσῳ τῷ καυλῷ. καὶ μάλιστα τὰ κατ᾽ ἄκρον ἐσχισμένα, μικρῶς. καυλὸς δὲ κενός. λεῖος. πάχος δακτύλου. τὸ δὲ ὕψος δίπηχυς. γόνασι διειλημμένος. ἐκ διαστημάτων μειζόνων περικείμενος τὰ φύλλα. καρπὸν δὲ ἔχων ἐν κάλυξι πλατύν. κοῦφον. ἀχυρώδη. πρὸς τὸν τοῦ σφονδύλου. ῥίζαν μακράν. ὁμοίαν ἀριστολοχίᾳ τῇ μακρᾷ. παχεῖαν. πικράν. γεννᾶται δὲ ἐν ὑψηλοτάτοις ἀκρωρείαις. καὶ συσκίοις τόποις καὶ ἐνύδροις. δύναμιν δὲ ἔχει ἡ ῥίζα θερμαντικήν. στυπτικήν. βοηθεῖ δὲ θηριοδήκτοις ποτιζομένη < β᾽ τὸ πλῆθος. μετὰ πεπέρεως καὶ πηγάνου καὶ οἴνου. τοῦ δὲ χυλίσματος ὅσον < α. καὶ πρὸς ὀδύνας πλευρῶν καὶ πτώματα. ῥήγματά τε καὶ σπάσματα. εὐθετεῖ καὶ ἡπατικοῖς καὶ στομαχικοῖς πινομένη μεθ᾽ ὕδατος. ἐκβάλλει δὲ ἔμβρυα ἡ ῥίζα ὡς κολλύριον προστιθεμένη. ἔστι δὲ καὶ τραυματικὴ ἐπιτιθεμένη ὡς τὸ λύκιον, ὑπονόμων τε ἑλκῶν ἴαμα. καὶ μάλιστα τὸ χύλισμα. καὶ ὀφθαλμῶν ἐπίχρισμα φλεγμαινόντων. μίσγεται δὲ καὶ εἰς τὰ δριμέα τῶν κολλυρίων τὸ χύλισμα ἀντὶ μηκωνίου. ἔστι δὲ καὶ ἀλφῶν σμηκτικὴ ἡ ῥίζα. χυλίζεται δὲ

θλασθεῖσα καὶ βραχεῖσα ἐν ὕδατι ἐπὶ ἡμέρας ε'. εἶτα ἑψηθεῖσα ἐν τῷ ὕδατι, ἄχρις ἂν ὑπερέχωσιν αἱ ῥίζαι, καὶ μετὰ τὸ ψυγῆναι τὸ ὕδωρ διηθεῖται διὰ ὀθονίου. καὶ ἕψεται ἄχρις ἂν γένηται μελιτῶδες τῇ συστάσει. καὶ ἀποτίθεται ἐν ὀστρακίνῳ ἀγγείῳ.

Περὶ ἀριστολοχίας στρογγύλης. ν'.

Ἀριστολοχία στρογγύλη. ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν ἄριστα βοηθεῖν ταῖς λοχοῖς. ἔστι δὲ ἡ μὲν στρογγύλη, θήλεια καλουμένη. φύλλα δ' ἔχει κισσοειδῆ. εὐώδη μετὰ δριμύτητος. ὑπόστρογγυλα ἁπαλά. παρὰ πολλοῖς βλαστοῖς ἐν μιᾷ ῥίζῃ. τὰ δὲ κλήματα ἐπιμήκη. ἄνθη λευκά. οἱονεὶ πιλίσκους. τὸ δὲ ἐν αὐτοῖς ἐρυθρὸν δυσῶδες.

Περὶ ἀριστολοχίας μακρᾶς. να'.

Ἡ δὲ μακρὰ ἀριστολοχία ἄρρην καλεῖται καὶ δακτυλῖτις. οἱ δέ, μηλόκαρπον. οἱ δὲ τούξινον. ῥωμαῖοι ἔρβα ἀριστολόχια. φύλλα ἔχουσα ἐπιμηκέστερα τῆς στρογγύλης. κλωνία λεπτὰ ὡς σπιθαμῆς τὸ μέγεθος, ἄνθος πορφυροῦν, δυσῶδες, ὃ ὅταν ἐξανθήσῃ ἀπίῳ παραπλήσιον γίνεται. ῥίζα δὲ τῆς μὲν στρογγύλης περιφερής, γογγυλίδι ὁμοία. ἡ δὲ τῆς μακρᾶς δακτύλου τὸ πάχος σπιθαμιαία ἢ καὶ μείζων. ἀμφότεραι δὲ τὰ ἄλλα πυξοειδεῖς ἔνδοθεν. πικραί τε τὴν γεῦσιν καὶ βρωμώδεις. ἔστι δέ τις καὶ τρίτη μακρά. ἥτις καὶ κληματῖτις καλεῖται. κλωνία ἔχουσα λεπτά. φύλλοις ὑποστρογγύλοις ἀειζώου μικροῦ ἐοικόσι. περίπλεα αὐτῇ ἐοικότα πηγάνῳ. ῥίζας μακροτέρας λεπτάς. φλοιὸν ἐχούσας παχὺν καὶ ἀρωματίζοντα. ἰδίως χρησιμευούσας μυρεψοῖς εἰς τὰς τῶν μύρων συνθέσεις. ποιεῖ δὲ πρὸς μὲν τὰ ἄλλα φάρμακα ἡ στρογγύλη. πρὸς δὲ τὰ ἑρπετὰ καὶ θανάσιμα ἡ μακρά. < ὁλκὴ πινομένη μετ' οἴνου καὶ καταπλαττομένη. καὶ τὰ ἐν μήτρᾳ συνιστάμενα πάντα λόχια καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει. ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης. καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὰ αὐτὰ δρᾷ. ἡ δὲ στρογγύλη ποιεῖ μὲν πρὸς ἃ καὶ ἡ προειρημένη. ἐκ περισσοῦ δὲ βοηθεῖ ἄσθματι. λυγμῷ. ῥίγει. σπληνί. ῥήγμασι. σπάσμασιν. ἀλγήμασι πλευρᾶς ποθεῖσα μεθ' ὕδατος. ἀνάγει δὲ καὶ σκόλοπας. ἀκίδας. λεπίδας ὀστῶν καταπλασσομένη ἀφίστησι. καὶ σηπεδόνας περιχαράσσει. καὶ τὰ ῥυπαρὰ ἐκκαθαίρει ἕλκη. καὶ τὰ κοῖλα πληροῖ σὺν ἴρει καὶ μέλιτι. σμήχει δὲ καὶ οὖλα καὶ ὀδόντας. δοκεῖ δὲ καὶ ἡ κληματῖτις πρὸς τὰ αὐτὰ ποιεῖν. ἐλαττοῦται μέντοι τῇ δυνάμει τῶν προειρημένων. Καλεῖται δὲ αὕτη καὶ ἀράριζα καὶ μελεκάπρου καὶ ἐφέσιος. καὶ λεῦτις καὶ πυξιόνυξ. ὑπὸ δαρδάνων καὶ ὀντῖτις. γάλλοι δὲ καλοῦσιν αὐτὴν θέξιμον. αἰγύπτιοι δὲ σοφοέφ. σικελοὶ δὲ χαμαίμηλον. ἰταλοὶ τέρρα μάλα. δακοὶ ἀψίνθιον χωρικόν. γίνεται εἰς τόπους ὀρεινοὺς καὶ θερμοὺς καὶ ὁμαλοὺς ἢ τραχεῖς καὶ πετρώδεις. ποιεῖ δὲ πρὸς πυρετὸν βαρὺν οὕτως. ἀριστολοχίᾳ ἐπ' ἀνθράκων κάπνισον τὸν πυρέσσοντα. καὶ παυθήσεται ὁ πυρετός. τραύματα ἐπιπλασσομένη ἰᾶται. μετὰ δὲ κυπείρου καὶ δρακοντίου σπέρματος καὶ μέλιτος, τοῖς ἐν ῥινὶ καρκινώμασι βοηθεῖ. μετ' ἐλαίου δὲ ἢ ὑείου στέατος ἑψηθεῖσα, ῥίγη συγχριομένη θεραπεύει.

Περὶ γλυκυρρίζης. νβ'.

Γλυκύρριζα. οἱ δέ, ποντική. οἱ δὲ γλυκήρατον. οἱ δέ, σύμφυτον. οἱ δέ, λεοντίνα. οἱ δέ, γλυκύφυτον. οἱ δέ, σκύθιον. οἱ δὲ ἄδιψον. οἱ δέ, συλίθρα. οἱ δέ, λιβυεστασώ. οἱ δέ, ὁμοιονόμοιος. οἱ δέ, πενθαόμοιος, ῥωμαῖοι δούλκις ῥάδιξ. γεννᾶται πλείστη ἐν καππαδοκίᾳ καὶ πόντῳ. ἔστι δὲ θαμνίσκος, ῥάβδους ἔχων διπήχεις, περὶ οὓς τὰ φύλλα πυκνὰ ἐοικό-

τα σχίνῳ

ια σχίνῳ. λιπαρὰ δὲ κολλώδη ἁπτομένῳ. τὸ δὲ ἄνθος ὑακίνθῳ ὅμοιον. καρπὸς δὲ πλατάνου σφαιρίων μέγεθος, τραχύτερος. λοβοὺς ἔχων ὡς φακοῦς. πυρρούς. μικρούς. ῥίζαι μακραί. πυξοειδεῖς ὡς γεντιανῆς. ὑπόστρυφνοι. γλυκεῖαι. χυλιζόμεναι ὡς τὸ λύκιον. ποιεῖ δὲ τὸ χύλισμα πρὸς τραχύτητας ἀρτηρίας. δεῖ δὲ ὑποτιθέντας τῇ γλώττῃ, ἀποχυλίζειν. ἁρμόζει δὲ καὶ πρὸς καῦσον στομάχου. καὶ πρὸς τὰ ἐν θώρακι καὶ ἥπατι. ψωριάσεις τε κύστεως καὶ νεφρίτιδας πινόμενον μετὰ γλυκέως. ἄδιψόν τέ ἐστιν ἀποχυλιζόμενον. καὶ τραυματικὸν περιχριόμενον. καὶ στομαχικὸν διαμασώμενον. καὶ τὸ ἀφέψημα δὲ τῶν ῥιζῶν προσφάτως πρὸς τὰ αὐτὰ ἁρμόζει. ἡ δὲ ῥίζα ξηρὰ λεία τριβεῖσα, πτερυγίοις καταπλαστὸς ἐστὶν ἐπιτήδειος.

Περὶ κενταυρίου τοῦ μεγάλου. κεʹ. νγʹ.

Κενταύριον τὸ μέγα. οἱ δέ, νάρκην καλοῦσιν. οἱ δέ, λιμνήσιον. οἱ δέ, μαρώνην. οἱ δὲ πληκτρονιάς. οἱ δὲ χειρωνιάς. οἱ δέ, λίμνησις. προφῆται αἷμα ἡρακλέους. ῥωμαῖοι σιερρεί. οἱ δὲ οὐνεφέρα. οἱ δέ, φελτεραί. φύλλα ἔχει καρύᾳ βασιλικῇ ὅμοια. προμήκη. χρώματι χλωρὰ ὡς κράμβης. τὸ δὲ περιφερὲς αὐτῶν ἐντέτμηται ὥσπερ πρίων. καυλὸν δὲ ἔχει ὡς λαπάθου δίπηχυν ἢ τρίπηχυν. παραφυάδας ἀπὸ τῆς ῥίζης ἔχοντα πολλάς. ἐφ᾽ ὧν κεφαλαὶ ὅμοιαι μήκωνι. ὑπομήκεις ἐν τῷ περιφερεῖ. ἄνθος κυανίζον. καρπὸς δὲ ὅμοιος κνίκῳ. ἐγκείμενος ὥσπερ ἐν ἐριώδεσι. ῥίζα, παχεῖα. στερρά. βαρεῖα. περὶ πήχεις δύο. μεστὴ χυλοῦ. δριμεῖα μετὰ ποσῆς στύψεως καὶ γλυκύτητος. ὑπέρυθρος. φιλεῖ δὲ λιπαρὰν γῆν. εὐήλιον. καὶ δρυμούς, καὶ γηλόφους. πλεονάζει δὲ ἐν λυκίᾳ καὶ πελοποννήσῳ. ἐν ἤλιδι καὶ ἀρκαδίᾳ καὶ μεσσήνῃ. καὶ περὶ φολόην καὶ λυκίαν καὶ σμύρνην. ἁρμόζει δὲ ἡ ῥίζα, ῥήγμασι. σπάσμασι. πλευριτικοῖς. δυσπνοίᾳ. βηχὶ παλαιᾷ. αἱμοπτοικοῖς ἀπυρέτοις μετ᾽ οἴνου. πυρέσσουσι δὲ μεθ᾽ ὕδατος < βʹ τῆς ῥίζης λείας διδομένης. πρὸς στρόφους ὁμοίως καὶ ὑστέρας ἀλγήματα. ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα εἰς σχῆμα κολλυρίου ξυσθεῖσα καὶ προστεθεῖσα τῇ ὑστέρᾳ. ὅ, τε χυλὸς τὰ αὐτὰ ποιεῖ. ἔστι δὲ καὶ τραυματική. ὑγρὰ μὲν κοπεῖσα ξηρὰ δὲ προβραχεῖσα καὶ οὕτω κοπεῖσα. συνάγει γὰρ καὶ κολλᾷ. καὶ τὰ ἑψόμενα δὲ κρέα συνάγει. ἐάν τις αὐτὴν κόψας συνεψήσῃ. οἱ δὲ ἐν λυκίᾳ αὐτὴν χυλίζοντες, χρῶνται αὐτῇ ἀντὶ λυκίου. ἐκλήθη δὲ πανάκεια, ἐπειδὴ πάντα τὰ φλεγμαίνοντα πάθη παύει. πολυφάρμακος οὖσα. τά τε κρούσματα πληγῶν. στραγγουρίας τε παύει ἐν ἀνέγμασι καὶ λιθιῶντας. συνάγεται δὲ τοῦ ἡλίου μέλλοντος ἀνατέλλειν. ὥρα ἔτους ὅτε πληροῦται ἅπαντα.

Περὶ κενταυρίου τοῦ μικροῦ. κεʹ. νδʹ.

Κενταύριον τὸ μικρόν. οἱ δέ, λιμνήσιον. οἱ δέ, ἑλλεβορίτης. οἱ δέ, ἀμάραντον, προφῆται αἷμα ἡρακλέους. ῥωμαῖοι φεβριφουγιάμ. οἱ δὲ αὐραμουλτιραδίξ. δάκοι τουλβηλά. τινὲς δὲ λιμνήσιον αὐτὸ καλοῦσιν. ἐπειδὴ ἐνίκμους φιλεῖ τόπους. πόα ὑπερικῷ ἢ ὀριγάνῳ παραπλήσιός ἐστι. καυλὸν ἔχουσα ὑπὲρ σπιθαμὴν γεγωνιωμένην. ἄνθη ἐν τῷ φοινικῷ ὑποπόρφυρα πρὸς τὰ τῆς λυχνίδος. φύλλα μικρὰ ὑπερμήκη ὥσπερ πηγάνου. καρπὸς ὅμοιος πυρῷ. ῥίζα μικρὰ ἄχρηστος λεία. γευομένῳ δὲ ἐμποιεῖ πικρίαν. αὕτη κοπτομένη χλωρὰ καὶ καταπλασσομένη, τραυμάτων ἐστὶ κολλητι-

κή. ἀνακαθαρτικὴ ἑλκῶν παλαιῶν καὶ ἀπουλωτική. ἀφεψηθεῖσα δὲ καὶ καταπινομένη, ἄγει κατὰ κοιλίαν χολώδη καὶ πολλά. ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτῆς ἐπὶ τῶν ἰσχιαδικῶν ἁρμόδιον. ἄγον αἷμα καὶ κουφίζον. ὁ δὲ χυλὸς πρός τε τὰ ὀφθαλμικὰ εὔχρηστος. ἀποκαθαίρων τὰ ἐπισκοτοῦντα ταῖς κόραις σὺν μέλιτι. καὶ ἐν προσθέτῳ ἐμμήνων ἀγωγὸς καὶ ἐμβρύων. ποθεὶς δὲ ἁρμόζει τοῖς περὶ τὰ νεῦρα πάθεσιν ἰδίως. χυλίζεται δὲ ἡ πόα συλλεγομένη ἐγκύμων οὖσα σπέρματος. καὶ ἀναβρεχομένη ἡμέρας ε. εἶτα ἕψεται ἄχρις ἂν ὑπερέχοι τὸ ὕδωρ. ἔπειτα τούτου ψυχθέντος, χυλίζεται δι᾽ ὀθονίου ἐκθλιφθείσης τῆς πόας καὶ πάλιν ἕψεται μέχρι μελιτώδους συστάσεως. ἔνιοι δὲ χλωρὰν ἐγκύμονα αὐτὴν κόψαντες, ἐκθλίβουσι τὸν χυλὸν καὶ βαλόντες εἰς κεραμεοῦν ἀγγεῖον ἀκόνιτον, ἐν ἡλίῳ συστρέφουσι κινοῦντες ἀεὶ ξύλῳ. καὶ τὸ περιεπτηγμένον ἀεὶ ξύοντες καὶ τῷ ὑγρῷ μισγοντες. σκεπάζοντές τε νυκτὸς ἐπιμελῶς. ἡ γὰρ δρόσος κωλυτικὴ τῆς τῶν ὑγρῶν χυλῶν συστάσεως καθέστηκεν. ὅσα μὲν οὖν ἐκ ξηρῶν τῶν ῥιζῶν ἢ τῶν βοτανῶν ἐγχυλίζεται, ἑψόμενα σκευάζεται. ὡς ἡ γεντιανή. ὅσα δὲ ἐκ φλοιῶν ὑγρῶν ἢ ῥιζῶν ἢ βοτανῶν ἐκθλιβομένων ἐν ἡλίῳ, συστρέφονται ὡς προείρηται. οὕτω καὶ ἡ θαψία καὶ μανδραγόρα καὶ ὄμφαξ. καὶ τὰ ὅμοια τούτοις χυλίζεται. λύκιον μέντοι καὶ ἀψίνθιον καὶ ὑποκιστὶς καὶ τὰ ὅμοια τούτοις ἑψόμενα, συστρέφονται ὃν τρόπον προείρηται.

Περὶ χαμαιλέοντος λευκοῦ. κε. υε.

Χαμαιλέων λευκός. οἱ δὲ χρυσίσκηπτρον. οἱ δέ, ἰξίαν. ῥωμαῖοι κάρδουν συναρίνους. αἰγύπτιοι ἐφήρ. οἱ δέ, ἐφθόσεχιν. ἰξίαν τοῦτον ἐκάλεσαν, διὰ τὸ ἔν τισι τόποις ἰξὸν εὑρίσκεσθαι πρὸς ταῖς ῥίζαις αὐτοῦ. ᾧ καὶ ἀντὶ μαστίχης χρῶνται αἱ γυναῖκες. ἔχει φύλλα ὅμοια σιλύβῳ ἢ σκολύμῳ. παχύτερα δὲ καὶ ὀξύτερα καὶ ἰσχυρότερα τοῦ μέλανος. καυλὸν δὲ οὐκ ἔχει. ἀναφίησιν ἐκ τοῦ μέσου ἄκανθαν. ὁμοίαν ἐχίνῳ θαλαττίῳ ἢ κινάρᾳ. αὕτη δὲ πορφυροειδὴς ὥσπερ τρίχας ἐκπαππουμένας. καρπὸν δὲ κνίκῳ παραπλήσιον. ῥίζαν ἐν μὲν τοῖς εὐγείοις γεωλόφοις παχεῖαν. ἐν δὲ τοῖς ὀρεινοῖς ἰσχνοτέραν. λευκὴν διὰ βάθους. ὑπαρωματίζουσαν. βαρύοσμον. γλυκεῖαν. ἥτις ποθεῖσα ὀξυβάφου πλῆθος, ἄγει ἕλμινθα πλατεῖαν. λαμβάνεται δὲ σὺν οἴνῳ αὐστηρῷ μετὰ ὀριγάνου ἀποζέματος. καὶ ὑδρωπικοῖς δὲ ἐπιτηδείως δίδοται ὁλκὴ σὺν οἴνῳ. ἰσχναίνει γὰρ αὐτούς. καὶ πρὸς δυσουρίαν τὸ ἀφέψημα αὐτῆς πίνεται. ἔστι δὲ καὶ θηριακὴ σὺν οἴνῳ ποθεῖσα. ἀποκτείνει καὶ κύνας καὶ ὗς. καὶ μύας σὺν ἀλφίτῳ πεφυραμένη. καὶ ὑδρελαίῳ δευθεῖσα.

Περὶ χαμαιλέοντος μέλανος. κε. υϛ.

Χαμαιλέων μέλας. οἱ δέ, πάγκαρπον. οἱ δέ, οὐλόφωνον. οἱ δέ, ἰξίαν. οἱ δὲ κυνόμαζον. οἱ δὲ ὠκιμοειδές. οἱ δέ, κνίδιον κόκκον. οἱ δέ, κυνόξυλον. ῥωμαῖοι κάρδους νίγρα. οἱ δέ, οὐδρυλαγώ. αἰγύπτιοι σοβέλ. καὶ αὐτὸς τοῖς φύλλοις σκολύμῳ ἔοικεν. ἐλάττονα μέντοι καὶ λεπτότερα καὶ διέρυθρα ἔχει ταῦτα. καυλὸν δὲ ἀνίησι δακτύλου τὸ πάχος. σπιθαμιαῖον. ὑπέρυθρον. ἔχον σκιάδιον καὶ ἄνθη ἀκανθώδη λεπτά. ὑακινθίζοντα ποικίλα. ῥίζα δὲ παχεῖα. μέλαινα. πυκνή. ἐνίοτε δὲ καὶ βεβρωμένη. διαθεῖσα δὲ ὑπόξανθος. διαμασηθεῖσα δηκτική. φύεται δὲ ἐν πεδίοις ξηροῖς καὶ βουνώδεσι τόποις καὶ παραθαλασσίοις. δύναται δὲ ἡ ῥίζα λεία μιγέντος αὐτῇ χαλκάνθου ὀλίγου καὶ κε-

δρίνου

δρίνου ἐλαίου καὶ ὀξυγγίου ψώρας ὀξάγει. σμήχει δὲ καὶ λειχῆνας θεῖον καὶ ἄσφαλτον προσλαβοῦσα. καὶ συνεψηθεῖσα ὄξει καὶ καταχρισθεῖσα. διακλυζόμενον δὲ τὸ ἀφέψημα αὐτῆς ὀδονταλγίας παύει. μετ' ἴσου δὲ πεπέρεως καὶ κηροῦ περιπλασσομένη τοῖς ἀλγοῦσιν ὀδοῦσι βοηθεῖ. καὶ πυριῶνται δὲ δι' αὐτῆς οἱ ὀδόντες, καθεψηθείσης σὺν ὄξει καὶ κατατμηθείσης. προσαγομένη τε διὰ γραφείου θερμὴ τῷ ἀλγοῦντι ὀδόντι, θρύπτει αὐτόν. ἔφηλιν δὲ ἀποκαθαίρει καὶ ἀλφοὺς μετὰ θείου. μίσγεται δὲ ταῖς δυνάμεσι ταῖς σηπτικαῖς. καὶ τὰ φαγεδαινικὰ ἕλκη καὶ τὰ τεθηριωμένα καταπλασθεῖσα, ἀνασκευάζουσα θεραπεύει. ὠνόμασται δὲ χαμαιλέων, διὰ τὸ ποικίλον τῶν φύλλων. εὑρίσκεται γὰρ ἢ λίαν χλωρὰ τὰ τοιαῦτα, ἢ ὑπόλευκα, ἢ κυανοειδῆ. ἢ ἐρυθρά. παρὰ τὰς τῶν τόπων διαφοράς.

Περὶ κροκοδειλίου. κεν. νζ.

Κροκοδείλιον. ὅμοιόν ἐστι τῷ μέλανι χαμαιλέοντι. φύεται δὲ ἐν τόποις δρυμώδεσι. ῥίζαν ἔχον μακράν. ἐλαφράν. ὑπόπλατυν. ὀσμὴν δριμεῖαν, ὁμοίως καρδάμῳ. ἰσχύει δὲ ἡ ῥίζα ζεσθεῖσα ἐν ὕδατι καὶ πινομένη, ἄγειν πολὺ αἷμα διὰ ῥωθώνων. δίδοται δὲ καὶ σπληνικοῖς ἐναργῶς ὠφελοῦσα. καὶ τὸ σπέρμα αὐτῆς, διουρητικῆς ὑπάρχει δυνάμεως. περιφερὲς ὂν καὶ διπλοῦν ὡς ἀσπίς.

Περὶ διψάκου. κεν. νη.

Δίψακον. οἱ δὲ κροκοδείλιον. οἱ δὲ, χαμαιλέων. οἱ δὲ, ὀνοκάρδιον. οἱ δὲ, ἀφροδίτης λουτρόν. ῥωμαῖοι λάβρουμ βένερις. οἱ δὲ, κάρδουμ βένερις. αἰγύπτιοι σεσειέρ. οἱ δὲ, χείρ. οἱ δὲ μελίτα. δακοὶ σκιαρή. τῶν ἀκανθωδῶν ἐστι καὶ αὐτή. καυλὸν δὲ ἔχει ὑψηλόν. ἀκανθώδη. καὶ φύλλα περιειληφότα τὸν καυλόν. ἐμφερῆ θριδακι. δύο καθ' ἕκαστον γόνυ. προμήκη. ἀκανθώδη καὶ αὐτά. ὥσπερ τινὰς πομφόλυγας ἐπὶ μέσης τῆς ῥάχεως, ἔσωθέν τε καὶ ἔξωθεν ἔχοντα ἀκανθώδεις. κοῖλα δὲ περὶ τὰ δύο μέρη τῶν φύλλων ὥστε ὕδατα ἀπὸ τῶν δρόσων καὶ τῶν ὄμβρων φυλάττειν. ὅθεν καὶ τὸ ὄνομα εἴληχεν. ἐπ' ἄκρου δὲ τοῦ καυλοῦ καθ' ἑκάστην ἀπόφυσιν, κεφαλὴ μία ἐοικυῖα ἐχίνῳ. ὑπομήκης. ἀκανθώδης. ξηρανθεῖσα δὲ λευκὴ φαίνεται. ἔχει δὲ καὶ σκωλήκια κατὰ μέσην τὴν ἐντεριώνην διαιρεθεῖσα ἡ κεφαλή. ἡ ῥίζα δὲ ταύτης σὺν οἴνῳ ἀφεψηθεῖσα, καὶ κοπεῖσα, κηρωτῆς λαβοῦσα πάχος, τὰς ἐν δακτυλίῳ ῥαγάδας καὶ σύριγγας ἐντιθεμένη θεραπεύει. ἀποτίθεσθαι δὲ δεῖ τὸ φάρμακον εἰς χαλκῆν πυξίδα. φασὶ δὲ καὶ μυρμηκίας αὐτὸ καὶ ἀκροχορδόνων ἴαμα εἶναι. οἱ δὲ τῆς κεφαλῆς σκώληκες εἰς κυστίδα ἐνδεόμενοι καὶ περιαπτόμενοι τραχήλῳ ἢ βραχίονι, ἱστοροῦνται τεταρταϊκοὺς θεραπεύειν.

Περὶ ἀκάνθης λευκῆς. κεν. νθ.

Ἄκανθα λευκή. οἱ δὲ, ἀγριοκινάρα. οἱ δὲ, δυνακῖτις. οἱ δὲ ἐρισίσκηπτρον. ῥωμαῖοι σπῖνα ἄλβα. οἱ δὲ ῥήγια. οἱ δὲ, κάρδους ῥαμπτάρια. φύεται ἐν ὄρεσι καὶ ὑλώδεσι τόποις. φύλλα χαμαιλέοντι λευκῷ ἐμφερῆ. στενώτερα δὲ καὶ λευκότερα. ὑπόδασέα. ἀκανθώδη. καυλὸν ὑπὲρ δύο πήχεις. δακτύλου τοῦ μεγάλου ἢ καὶ μείζονος πάχος. ὑπόλευκον. κενὸν ἔνδοθεν. ἐπ' ἄκρου δὲ αὐτοῦ κεφαλὴ πρόσεστιν ἀκανθώδης. ἐχίνῳ θαλασσίῳ ἐμφερής. πλὴν ἐλάσσων καὶ ὑπομήκης. ἄνθη πορφυρᾶ. ἐν οἷς τὸ σπέρμα ὡς κνίκου. στρογγυλώτερον δέ. ταύτης ἡ ῥίζα πινομένη, ποιεῖ πρὸς αἱμοπτοϊκούς. στομαχικούς. κοιλιακούς. οὐρά τε κινεῖ. καταπλάσσεταί τε πρὸς οἰδήματα. καὶ τὸ ἀφέψη

μα δὲ αὐτῆς πρὸς ὀδονταλγίαν ποιεῖ διακλυζόμενον· τὸ δὲ σπέρμα πινόμενον, παιδίοις σπωμένοις βοηθεῖ. καὶ ἑρπετοδήκτοις. Φασὶ δὲ ὅτι περίαπτον ἐξ αὐτοῦ θηρία διώκει.

Περὶ ἀκάνθης ἀραβικῆς. κεφ. υι.

Ἄκανθα ἀραβική· οἱ δὲ ἀκανθίς. ῥωμαῖοι σπίνα. ἐοικυῖα τὴν φύσιν εἶναι δοκεῖ τῇ λευκῇ ἀκάνθῃ. στύφουσα. καὶ πρὸς ῥοῦν γυναικεῖον καὶ πρὸς ἀναγωγὴν αἵματος καὶ πρὸς τοὺς ἄλλους ῥευματισμοὺς ἡ ῥίζα, παραπλησίως εὐθετεῖ. Φύεται ἐν τραχώδεσι τόποις.

Περὶ σκολύμου. κεφ. υια.

Σκόλυμος· οἱ δὲ, φέρουσα· οἱ δὲ, πυράκανθα· ῥωμαῖοι σούβουλουμ· αἰγύπτιοι κνούς. φύλλα ἔχει χαμαιλέοντος καὶ τῆς λευκῆς ἀκάνθης λεγομένης· μελάντερα δὲ καὶ παχύτερα. καυλὸν ἀνίησι μακρόν. περίπλεων φύλλων. ἐφ' οὗ κεφαλὴ ἀκανθώδης. ῥίζα δὲ ὕπεστι μέλαινα. παχεῖα· ἧς δύναμις ποιεῖ πρὸς τοὺς ἔχοντας τὰς μασχάλας καὶ τὸ λοιπὸν σῶμα δυσῶδες καταπλασσομένη. καὶ ἀφεψηθεῖσα ἐν οἴνῳ καὶ πινομένη. ἄγει δὲ οὖρα πολλὰ καὶ δυσώδη. ἡ δὲ πόα ἀρτιφυὴς οὖσα, λαχανεύεται ἑφθὴ ὥσπερ ἀσπάραγος.

Περὶ ποτηρίου. κεφ. υιβ.

Ποτήριον· οἱ δὲ, φρύνιον. ἴωνες δὲ νευράδα· οἱ δὲ ἀκιδωτὸν καλοῦσι. θάμνος ἐστὶ μέγας. κλῶνας ἔχον μακρούς. μαλακούς. ἱμαντώδεις. λεπτούς. ἐμφερεῖς τραγακάνθῃ. φύλλα λεπτά. περιφερῆ· ὅλος δὲ ὁ θάμνος περιέχεται φλοιόν. καὶ λεπτὸν καὶ πολὺ χνοῶ ἐριώδη. καὶ ἔστιν ἀκανθώδης· ἄνθη μικρά. λευκά. καρπὸν δὲ γευομένῳ εὐώδη τε δριμύν. ἄχρηστον. φύεται ἐν ἐλώδεσι καὶ γεωλόφοις χωρίοις. ῥίζαι δὲ ὕπεισι πήχεων δύο ἢ τριῶν. ἰσχυραί. νευρώδεις. αἵτινες πρὸς τῇ γῇ ἀποτμηθεῖσαι, ἀνιᾶσι δάκρυον κόμμει ὅμοιον. κοπεῖσαι δὲ καὶ ἐπιπλασθεῖσαι νεύρων διακοπὰς καὶ τραύματα κολλῶσι. καὶ τὸ ἀφέψημα δὲ αὐτῆς πινόμενον, ταῖς περὶ νεῦρα διαθέσεσιν ἁρμόζει.

Περὶ ἀκανθίου. κεφ. υιγ.

Ἀκάνθιον. ἐμφερῆ τὰ φύλλα ἔχει τῇ λευκῇ ἀκάνθῃ. ἐπ' ἄκρων δὲ ἀκανθώδεις ἐξοχάς. οὗ συλλεγομένου καὶ ὑφ' ἓν τιθεμένου, βαμβακοειδὲς γίνεται. ταύτης ἡ ῥίζα καὶ τὰ φύλλα, ὀπισθοτονικοῖς βοηθεῖ πινόμενα.

Περὶ ἀκάνθης. κεφ. υιδ.

Ἄκανθα· ἡ ἑρπάκανθα. οἱ δὲ, μελάμφυλλον. ῥωμαῖοι παιδέρωτα· οἱ δὲ, ἀκανθησόπια. οἱ δὲ, μαμολάρια. οἱ δὲ, κραίπουλα. φύεται ἐν παραδείσοις. καὶ ἐν πετρώδεσι καὶ παρύγροις χωρίοις. ἔχει δὲ πλατύτερα φύλλα πολλῷ καὶ μακρότερα θρίδακος· ἐσχισμένα ὡς τὰ τοῦ εὐζώμου. ὑπομέλανα. λιπαρά. λεῖα. καυλὸν, λεῖον. δίπηχυ. πάχος δακτύλου. ἐκ διαστημάτων πρὸς τῇ κορυφῇ περιειλημμένον φυλλαρίοις τισίν. οἱονεὶ κιτταρίοις ὑπομήκεσιν. ὑακινθώδεσιν. ἐξ ὧν τὸ ἄνθος προΐεται λευκόν. σπέρμα ὑπόμηκες. μήλινον. θυρσοειδὴς δὲ ἡ κεφαλή. ῥίζαι δὲ ὕπεισι γλίσχραι. μυξώδεις. ἔμπυροι. μακραί. αἵτινες πυρικαύστοις καὶ στρέμμασιν ἁρμόζουσι καταπλασσόμεναι. πινόμεναι δὲ, οὖρα ἄγουσι καὶ κοιλίαν ἱστᾶσι. φθισικοῖς τε καὶ ῥήγμασι καὶ σπάσμασιν εὐθετοῦσιν.

Περὶ ἀγρίας ἀκάνθης. κεφ. υιε.

Γίνεται δὲ καὶ ἀγρία ἄκανθα· ἣν ῥωμαῖοι σπίνα ἀγρέστις. ὁμοία σκολύμῳ. ἀκανθώδης. βραχυτέρα τῆς ἐν παραδείσῳ καὶ ἡμέρου. δύναται δὲ καὶ ἡ ταύτης ῥίζα ὅσα καὶ ἡ πρὸ αὐτῆς.

Περὶ ἀνωνίδος. κεφ. υιϛ΄.

Ἀνωνίς. οἱ δὲ, ὀνωνίδα καλοῦσι. κλῶνες σπιθαμιαῖοι καὶ μείζονες. θαμνοειδεῖς. πολυγόνατοι. μασχάλας ἔχοντες πολλάς. κεφάλια περιφερῆ. φυλλάρια μικρά. λεπτὰ ὡς τὰ τοῦ φακοῦ. πρὸς τὰ τοῦ πηγάνου ἢ λωτοῦ τοῦ ἐν χορτοκοπείοις. ὑπόδασέα. εὐώδη. οὐκ ἀηδὲς ὄζοντα. ἁλμεύεται δὲ πρὸ τοῦ ἀκανθοφυῆσαι. καὶ ἔστιν ἡδίστη. ἔχουσι δὲ οἱ κλάδοι ἀκάνθας ὀξείας. σκολοποειδεῖς. στερεάς. ῥίζαν δὲ λευκήν. θερμαντικήν. λεπτυντικήν. ἧς ὁ φλοιὸς πινόμενος σὺν οἴνῳ, οὖρα ἄγει καὶ λίθους θρύπτει. ἐσχάρας περιρρήττει. ἀφεψηθεῖσα δὲ ἐν ὀξυκράτῳ καὶ διακλυζομένη, πόνον ὀδόντων πραΰνει. τὸ δὲ ταύτης ἀφέψημα πινόμενον, αἱμορροΐδας θεραπεύειν πεπίστευται.

Περὶ λευκακάνθης. κεφ. υιζ΄.

Λευκάκανθα. οἱ δὲ πολυγόνατον, οἱ δὲ φύλλον, οἱ δὲ ἰσχιάδα καλοῦσι. ῥωμαῖοι σπινακάρδιυς. θοῦσκοι σπίνα ἄλβα. τούτου ἡ ῥίζα ὁμοία κυπείρῳ. πικρά, ἰσχυρά. ἥτις μασηθεῖσα, ὀδονταλγίας παραμυθεῖται. τὸ δὲ ἀπόζεμα αὐτῆς σὺν οἴνῳ κυάθων τριῶν ποθὲν, βοηθεῖ πλευριτικοῖς χρονίοις καὶ ἰσχιαδικοῖς. ῥήγμασι, σπωμένοις. καὶ τὸ χυλῶδες δὲ τῆς ῥίζης, τὰ αὐτὰ ποιεῖ πινόμενον.

Περὶ τραγακάνθης. κεφ. υιη΄.

Τραγάκανθα. ῥίζα ἐστὶ πλατεῖα καὶ ξυλώδης φαινομένη δὲ καὶ ὑπὲρ γῆς. ἀφ᾽ ἧς κλάδοι ταπεινοί. ἰσχυροί. χεόμενοι δ᾽ ἐπὶ πολύ. καὶ ἐπ᾽ αὐτῶν φυλλάρια πολλά. μεταξὺ λεπτὰ ἀκάνθας ἔχοντα ἐγκεκρυμμένας τοῖς φύλλοις, λευκάς, ἰσχυράς. ὀρθάς. ἔστι δὲ ἡ τραγάκανθα, δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἧς διαφέρει ἡ διαυγὴς καὶ λεία καὶ ἰσχνὴ καὶ καθαρὰ καὶ ὑπόγλυκυς. δύναμιν δὲ ἔχει ὁμοίαν κόμμει, ἐμπλαστικήν. χρῆσις δ᾽ αὐτῆς εἰς τὰ ὀφθαλμικά. καὶ πρὸς βῆχας, καὶ πρὸς τὰς περὶ ἀρτηρίαν τραχύτητας. καὶ φωνῆς ἀποκοπάς. καὶ ἐπισταγμοὺς ἐν ἐκλεικτῷ σὺν μέλιτι, ἀναχυλίζεταί τε ὑποτεθεῖσα τῇ γλώσσῃ. καὶ πίνεται δὲ ἀποβραχεῖσα ἐν γλυκεῖ < α΄ πλῆθος, πρὸς νεφρῶν ὀδύνην καὶ κύστεως δῆξιν, μιγέντος αὐτῇ κέρατός τι ἐλαφείου, κεκαυμένου τε καὶ πεπλυμένου, ἢ στυπτηρίας σχιστῆς ὀλίγης.

Περὶ ἠρυγγίου. κεφ. υιθ΄.

Ἠρύγγιον. οἱ δὲ ἠρύγγην, οἱ δὲ ἐρυγῆρις, οἱ δὲ κάρυον, οἱ δὲ γοργόνιον, οἱ δὲ ἕρμιον, οἱ δὲ ὀρίγανον, χερσαῖον, οἱ δὲ μυράκανθον, οἱ δὲ μῶλυ. αἰγύπτιοι κρόβυσος. προφῆται σίσερτος, ῥωμαῖοι καπιτουλουμ μαρδδιυς, οἱ δὲ καρτεράν, δακοὶ σικουπνοέξ, ἱσπανοὶ κιοτονυκαπιτά. ἄφροι χερδάν, οἱ δὲ ὀρείαν χλόην, οἱ δὲ χεσά. τῶν ἀκανθωδῶν ἐστιν, ἧς ἐν ἀρχῇ τὰ φύλλα λαχανεύεται εἰς ἁλμαίας συντιθέμενα. ἔστι δὲ πλατέα, τραχέα τοῖς πέριξ, ἀρωματίζοντα τῇ γεύσει, αὐξανόμενα δὲ κατὰ πλείονας ἀρχάς, ἀκανθοῦται καυλῶν, ἐφ᾽ ὧν κατὰ τὰ ἄκρα κεφάλιά ἐστι σφαιροειδῆ, ἀκάνθας περικείμενα ὡς πρὸς ἀστὴρ ὀξυτάτας κύκλῳ, σκληράς, ὧν τὸ χρῶμα χλωρὸν ἢ λευκόν. ἐνίοτε δὲ καὶ κυανοῦν εὑρίσκεται. ῥίζα δὲ ἐπιμήκης, πλατεῖα, μέλαινα κατὰ τὴν ἐπιφάνειαν. ἔνδοθεν λευκή, δακτύλου μεγάλου τὸ πάχος. καὶ αὐτὴ εὐώδης καὶ ἀρωματίζουσα. φύεται δὲ ἐν πεδίοις καὶ τραχέσι τόποις. δύναμιν δὲ ἔχει θερμαντικήν. πινομένη ἄγει οὖρα καὶ ἔμμηνα, στρόφους τε καὶ ἐμπνευματώσεις λύει. ἡπατικοῖς δὲ καὶ θηριοδήκτοις καὶ θανάσιμον εἰληφόσιν, ἁρμόζει σὺν οἴνῳ. πίνεται δὲ πρὸς τὰ πλεῖστα σὺν σταφυλίνου σπέρματι, < α΄ τὸ πλῆθος. ἱστορεῖται δὲ ὅτι περιαπτομένη καὶ καταπλασσομένη, φύματα διαφορεῖ. ῥίζα δὲ αὐτῆς πινομένη μετὰ ὑδρομέλιτος, ὀπισθοτονικοὺς ἰᾶται καὶ ἐπιληπτικούς.

Περὶ ἀλόης. κεφ. υκ΄.

Ἀλόη· οἱ δὲ, ἀμφίβιον· οἱ δὲ ἠρύγγιον· οἱ δὲ, ἑρμῖνον· οἱ δὲ, τραγόκερως· ῥωμαῖοι ἀλόαμ· παρὰ βαρβάροις ἀλοέ· φύλλον ἔχει σκύλλῃ παραπλήσιον· παχύ· λιπαρόν· ὑπόπλατυ· περιφερὲς, εἰς τοὐπίσω κλώμενον· παρ' ἑκάτερα δὲ τὰ μέρη ἔχει τὰ φύλλα ἐκ πλαγίων ἀκανθώδη· ἀραιῶς ἐξέχοντα· κολοβά· καυλὸν δὲ ἀνίησιν ἀνθερικῷ ὅμοιον· ἄνθος δὲ λευκόν· καὶ καρπὸν ἀσφοδέλῳ ἐοικότα· βαρύοσμος δὲ ὅλη· καὶ ἀπογευομένῳ πικροτάτη· ἔστι δὲ μονόρριζος ὥσπερ πάσσαλον ἔχουσα τὴν ῥίζαν· γεννᾶται δὲ ἐν τῇ ἰνδίᾳ πλείστη λιπαρά·· ἐξ ἧς καὶ τὸ ὄπισμα κομίζεται· φύεται δὲ καὶ ἐν ἀραβίᾳ καὶ ἀσίᾳ· καὶ ἔν τισι παραθαλασσίοις τόποις καὶ νήσοις, ὡς ἐν ἄνδρῳ οὐκ εὔχρηστος εἰς ὀπισμόν· πρὸς δὲ κόλλησιν τραυμάτων ἐπιτήδειος· λεία καταπλασσομένη· διττὸν δέ ἐστι τὸ εἶδος τοῦ χυλίσματος· τὸ μέν τι ψαμμῶδες, ὅπερ ὑποστάθμη τῆς καθαρωτάτης ἔοικεν εἶναι· τὸ δὲ, ἡπατίζον· ἐκλέγου δὲ τὴν καθαρὰν καὶ ἄδολον καὶ ἄλιθον· στίλβουσαν· ὑπόξανθον· εὔθρυπτον· ἡπατίζουσαν· ῥᾳδίως ὑγραινομένην· ἐπιτεταμένην τῇ πικρίᾳ· τὴν μέντοι μέλαιναν καὶ δυσκάτακτον ἀπεκλέγου· δολίζουσι δὲ αὐτὴν κόμμει· ὅπερ ἐλέγχεται γεύσει καὶ πικρίᾳ καὶ ὀσμῆς ἐπιτάσει· καὶ τὸ μὴ διαλύεσθαι μέχρις ἐλαχίστου ψήγματος θλιβομένην ὑπὸ τῶν δακτύλων· ἔνιοι δὲ καὶ ἀκακίαν μίσγουσι· δύναμιν δὲ ἔχει στυπτικὴν ὑπνωτικὴν ξηραντικὴν πυκνωτικὴν τῶν σωμάτων· κοιλίας τε λυτικὴν· καὶ στομάχου ἀποκαθαρτικήν· κοχλιαρίων β΄ πλῆθος, μεθ' ὕδατος ψυχροῦ ἢ γαλακτώδους πινομένη· αἵματός τε ἀναγωγὰς ἐπέχει· καὶ ἴκτερον ἀποκαθαίρει· μεθ' ὕδατος τριωβόλου· ἢ < α΄ ὁλκῆς ἐν ποτῷ· καὶ μετὰ ῥητίνης δὲ καταπινομένη ἢ ὕδατος ἢ μέλιτος ἑφθοῦ ἀναληφθεῖσα κοιλίαν λύει· δραχμῶν δὲ τριῶν πλῆθος τελέως καθαίρει· μιγνυμένη δὲ τοῖς ἄλλοις καθαρτικοῖς, ἧσσον αὐτὰ κακοστόμαχα ποιεῖ· ξηρὸν δὲ ἐπιπλασθέν, τραύματα κολλᾷ· καὶ ἐπουλοῖ ἕλκη· καὶ καταστέλλει· αἰδοῖα δὲ ἡλκωμένα ἰδίως θεραπεύει· καὶ ἐπαγώγια παίδων ῥηχθέντα παρακολλᾷ· θεραπεύει δὲ καὶ κονδυλώματα καὶ ῥαγάδας κιρναμένη σὺν γλυκεῖ οἴνῳ· αἱμορραγίας τε ἵστησι τὰς ἐξ αἱμορροΐδων· καὶ πτερύγια ἀπουλοῖ· αἴρει καὶ πελιώματα καὶ ὑπώπια σὺν μέλιτι· ψωροφθαλμίας τε καὶ ἀκανθῶν κνησμοὺς παρηγορεῖ· καὶ κεφαλαλγίας μετ' ὄξους καὶ ῥοδίνου· μετώπῳ καὶ κροτάφοις ἐπιχριομένη· ἐπέχει καὶ ῥεούσας τρίχας σὺν οἴνῳ· καὶ πρὸς παρίσθμια δὲ καὶ οὖλα, καὶ πάντα τὰ ἐν τῷ στόματι ἁρμόζει σὺν μέλιτι καὶ οἴνῳ· φώγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ ἐπὶ καθαροῦ καὶ διαπύρου ὀστράκου· μεταβαλλόμενον μύστρῳ, μέχρις ἂν ὁμαλῶς πυρωθῇ· πλύνεται δὲ χωριζομένου τοῦ ψαμμώδους ὡς ἀχρήστου· λαμβανομένου δὲ τοῦ λιπαρωτάτου· καὶ λείου.

Περὶ ἀψινθίου. κεφ. υκα΄.

Ἀψίνθιον· βαθύπικρον· αἰγύπτιοι σόμι· ῥωμαῖοι ἀψίνθιουμ ῥούστικουμ· γνώριμος ἡ πόα· ἔστι δὲ αὐτῆς βελτίων ἡ ἐν πόντῳ καὶ καππαδοκίᾳ· ἐν ὄρει τῷ καλουμένῳ ταύρῳ γινομένη· δύναμιν δὲ ἔχει θερμαντικὴν στυπτικὴν καὶ ἀποκαθαρτικὴν τῶν ἐνηρεικότων στομάχῳ καὶ κοιλίᾳ χολωδῶν· ἔστι δὲ καὶ οὐρητικὸν καὶ ἀκραιπάλον· προπινόμενον· καὶ πρὸς ἐμπνευματώσεις δὲ ἁρμόζει καὶ κοιλίας καὶ στομάχου ἀλγήματα· πινόμενον μετὰ σεσέλεως ἢ νάρδου κελτικῆς· καὶ ἀνορεξίας καὶ ἰκτερικοὺς θεραπεύει τὸ ἀπόβρεγμα αὐτοῦ ἢ τὸ ἀφέψημα, καθ' ἑκάστην ἡμέραν λαμβανόμενον εἰς πλῆθος κυά-

θῶν τριῶν. ἄγει δὲ καὶ ἔμμηνα, πινόμενόν τε καὶ προστιθέμενον μετὰ μέλιτος. πρός τε τοὺς ἀπὸ μυκήτων πνιγμοὺς, ἁρμόζει σὺν ὄξει πινόμενον, σὺν οἴνῳ δὲ πρὸς ἰξίαν καὶ κώνειον καὶ μυγαλῆς δήγματα. καὶ δράκοντα θαλάσσιον. συνάγχαις τε διάχρισμα σὺν μέλιτι καὶ νίτρῳ. καὶ πρὸς ἐπινυκτίδας σὺν ὕδατι. πρὸς δὲ ὑπώπια σὺν μέλιτι. καὶ πρὸς ἀμβλυωπίας. καὶ πρὸς ἰχωροῦντα ὦτα ὁμοίως. καὶ ὁ ὑπαιθμισμὸς δὲ αὐτοῦ τοῦ ἀφεψήματος πρὸς ὦτα λίαν καὶ ὀδονταλγίαν. ἀφεψόμενόν τε σὺν γλυκεῖ, κατάπλασμα ὀφθαλμῶν περιωδυνώντων ἐστί. καταπλάσσεται δὲ καὶ πρὸς ὑποχόνδρια, καὶ ἧπαρ καὶ στόμαχον ἐπαλγῆ. καὶ χρονίως πάσχοντα. συνεκλεαινόμενον κηρωτῇ κυπρίνῃ. πρὸς δὲ στόμαχον ῥοδίνῃ. ἁρμόζει καὶ ὑδρωπικοῖς. καὶ σπληνικοῖς. μιγνύμενον αὐτῷ σύκων καὶ νίτρου. καὶ αἰρίνου ἀλεύρου. σκευάζεται δὲ ἐξ αὐτοῦ καὶ οἶνος ὁ λεγόμενος ἀψινθίτης. μάλιστα περὶ τὴν προποντίδα καὶ θρᾴκην. ᾧ πρὸς τὰ προειρημένα χρῶνται ἐν ἀπυρεξίᾳ. καὶ ἄλλως δὲ, προπίνουσιν ἐξ αὐτοῦ θέρους ὑγείας ποιητικὸν εἶναι νομίζοντες. δοκεῖ δὲ καὶ περιπλαττόμενον εἰς τὰς κιβωτοὺς ἄβρωτα τηρεῖν τὰ ἱμάτια. ἀλειφόμενόν τε μετὰ ἐλαίου, κώνωπας κωλύει ἅπτεσθαι τοῦ σώματος. τὸ δὲ μέλαν ᾧ γράφομεν τῷ ἀποβρέγματι αὐτοῦ γραφὲν, ἄβρωτα μυσὶ τηρεῖ τὰ γράμματα. ἔοικε δὲ καὶ τὸ τοῦ χυλίσματος ἔργα ποιεῖν τὰ αὐτά. πλὴν εἰς τὰς πόσεις οὐ δοκιμάζομεν αὐτό. κακοστόμαχον καὶ κεφαλαλγὲς ὄν. τὸ δὲ χύλισμα ἀμόργῃ ἑψηθείσῃ καὶ μιγνυμένην, δολοῦσί τινες.

Περὶ ἀψινθίου θαλασσίου. κεʹ. υκβʹ.

Ἀψίνθιον θαλάσσιον. οἱ δὲ, σανδονίκην καλοῦσιν. οἱ δὲ, σέριφον. ῥωμαῖοι σανδόνικουμ. καλοῦσι τινὲς καὶ τὸ σέριφον, ἀψίνθιον θαλάσσιον. ὅπερ πλεῖστον ἐν τῷ περὶ καππαδοκίαν ταύρῳ ὄρει γεννᾶται. καὶ ἐν ταφοσίρει τῆς αἰγύπτου. ᾧ ἀντὶ θαλλοῦ οἱ ἰσιακοὶ χρῶνται. ἔστι δὲ ἡ πόα λεπτόκαρφος. ἐοικυῖα ἀβροτόνῳ μικρῷ. περιπληθὴς σπερματίων. ὑπόπικρος κακοστόμαχος. βαρύοσμος. στύφουσα μετά τινος θερμασίας. ἥτις ἑψηθεῖσα καθ' ἑαυτὴν ἢ μετὰ ὀρύζης καὶ ληφθεῖσα μετὰ μέλιτος, ἀσκαρίδας καὶ ἕλμινθας στρογγύλας κτείνει. ὑπάγει τε κοιλίαν κούφως. δύναται δὲ καὶ σὺν ἑψήματι ἢ φακῇ καθεψηθεῖσα τὰ αὐτὰ ποιεῖν. λιπαίνεται δὲ μάλιστα τὰ πρόβατα νεμόμενα. ἔστι δὲ καὶ τρίτον εἶδος ἀψινθίου, γεννώμενον ἐν τῇ κατὰ τὰς ἄλπεις γαλατίᾳ πλεῖστον. ὃ ἐπιχωρίως σαρδόνιον καλοῦσιν ἐπωνύμως τῇ γεννώσῃ αὐτὸ σαρδονίδι χώρᾳ. ἐοικὸς ἀψινθίῳ. οὐ μὴν οὕτω γε εὔσπερμον. ὑπόπικρον δὲ, καὶ δυνάμενον τὰ αὐτὰ τῷ σερίφῳ.

Περὶ ἀβροτόνου. κεʹ, υκγʹ.

Ἀβρότονον. οἱ δὲ, ἀβρούτονον. οἱ δὲ, ἀψίνθιον. οἱ δὲ, ἡράκλειον. οἱ δὲ, χολοποιόν. οἱ δὲ, θηλυφθόριον. οἱ δὲ, ἀψινθιόμηλον. οἱ δὲ, προκάμπυλον, προφῆται νοῦρα φοίνικος. οἱ δὲ κυναρχίτην. ῥωμαῖοι ἀψίνθιουμ πόντικουμ. τινὲς δὲ αὐτὸ θηλύθαμνον. οἱ δὲ, γλυκὺν ἀγκῶνα καλοῦσιν. ἔστι δὲ αὐτοῦ τὸ μὲν θῆλυ θάμνος δενδροειδής. ὑπόλευκος φύλλοις λεπτοσχιδέσιν ὥσπερ τὸ σέριφον. περὶ τὰ κλωνία πλήρεις ἄνθους. ἐπ' ἄκρου ἔχον κορυμβῶδες χρυσοειδές. θερείας γεννώμενον. εὐῶδες μετά τινος βάρους. πικρὸν τῇ γεύσει, δοκεῖ δὲ τὸ σικελιωτικὸν εἶναι τοιοῦτον. τὸ δὲ ἕτερον ἄρρεν καλεῖται. κλημάτωδες. λεπτὸν ὥσπερ ἀψίνθιον. πλεῖστον δὲ ἐν καππαδοκίᾳ γεννᾶται καὶ γαλατίᾳ τῇ κατὰ τὴν ἀσίαν. καὶ ἐν ἱεραπόλει τῇ κατὰ τὴν συρίαν. τούτων ὁ καρπὸς ἀποζεννύμενος καὶ ὠμὸς τριβεὶς μεθ' ὕδατος πινόμενος, βοηθεῖ ὀρθοπνοίᾳ. ῥήγμασι. σπάσμασιν.

ἰσχιάσι. δυ-

συρίαις. ἐμμήνων ἐπισχέσει. καὶ θανασίμων φαρμάκων ἐστὶν ἀντίδοτος. πινόμενον σὺν οἴνῳ σύγχρισμά τε ῥιγούντων μετ' ἐλαίου ἐστί. διώκει δὲ καὶ ἑρπετά. στιβάδι ὑποστρωννύμενον καὶ θυμιώμενον καὶ πινόμενον δὲ σὺν οἴνῳ ὠφελεῖ τοὺς δηχθέντας. ἰδίως δὲ ἁρμόζει ἐπὶ φαλαγγίων καὶ σκορπίων. βοηθεῖ δὲ καὶ ὀφθαλμῶν φλεγμοναῖς σὺν ἑφθῷ κυδωνίῳ ἢ μετὰ ἄρτου καταπλασθέν. διαφορεῖ καὶ φύματα μετὰ ὠμῆς λύσεως λεῖον ἑψηθέν. μίγνυται δὲ καὶ εἰς τὴν τοῦ ἰρίνου ἐλαίου σκευασίαν.

Περὶ ὑσσώπου. κεφ. υκδ'.

Ὕσσωπος· ῥωμαῖοι ὑσσώπουμ. οἱ δέ, λάτερ. οἱ δέ, κασιάλα. αἰγύπτιοι πεσαλέμ. πόα γνώριμος. διττὴ ἡ μὲν γάρ τίς ἐστιν ὀρεινή. ἡ δὲ κηπευτή. ἀρίστη δὲ ἐστὶν ἡ ἐν κιλικίᾳ γεννωμένη. δύναμιν δὲ ἔχει λεπτυντικήν. θερμαντικήν. ἀφεψηθεῖσα δὲ μετὰ σύκων καὶ ὕδατος. μέλιτός τε καὶ πηγάνου καὶ πινομένη, ἀρήγει περιπνευμονικοῖς. ἀσθματικοῖς. βηχὶ χρονίᾳ. κατάρρῳ. ὀρθοπνοίᾳ. κτείνει δὲ καὶ ἕλμινθας. σὺν μέλιτι δὲ ἐκλειχομένη τὸ αὐτὸ ποιεῖ ἄγει δὲ καὶ πάχος κατὰ κοιλίαν τὸ ἀφέψημα αὐτῆς σὺν ὀξυμέλιτι πινόμενον. βιβρώσκεται δὲ καὶ μετὰ χλωρῶν σύκων λύων πρὸς ὑπαγωγὴν κοιλίας. σφοδρότερον δὲ καθαίρει μιγνυμένου αὐτῷ καρδαμώμου, ἢ ἴριδος ἢ ἐρυσίμου. περιποιεῖ δὲ καὶ εὐχροιαν. καταπλάσσεται δὲ μετὰ σύκου καὶ νίτρου πρὸς σπλῆνα καὶ ὕδρωπα. σὺν οἴνῳ δὲ πρὸς φλεγμονάς. διαφορεῖ δὲ καὶ ὑπώπια σὺν ὕδατι ζεστῷ καταπλασθεῖσα. συνάγχαις δὲ ἀνακαργάρισμα μετὰ σύκων ἀφεψήματος ἄριστον. ὀδόντων τε πόνον πραΰνει σὺν ὄξει ἑψηθεῖσα καὶ διακλυζομένη. λύει δὲ καὶ τὰς περὶ ὦτα ἐμπνευματώσεις ὑποθυμιαθεῖσα.

Περὶ στιχάδος. κεφ. υκε'.

Στιχάς. οἱ δέ, συγκλιόπα. οἱ δέ, ἀλκιβιάδιος. οἱ δὲ παγκράτιον. οἱ δέ, συμφωνία. αἰγύπτιοι σουφλώ. προφῆται ὀφθαλμὸς πύθωνος. ῥωμαῖοι σκιολεβίνα. γεννᾶται μὲν ἐν ταῖς κατὰ γαλατίαν νήσοις. ἀντικρὺ μασσαλίας. καλουμέναις δὲ στιχάσιν. ὅθεν καὶ τὴν ἐπωνυμίαν ἔσχηκε. πόα λεπτόκαρπός ἐστιν. ὁμοίαν ἔχουσα κόμην θύμῳ. μακροφυλλοτέρα μέντοι γε καὶ δριμεῖα ἐν τῇ γεύσει. καὶ ὑπόπικρος πως. ποιεῖ δὲ τὸ ἀφέψημα αὐτῆς καθὼς ὁ ὕσσωπος πρὸς τὰ ἐν θώρακι. μίγνυται δὲ καὶ ἀντιδότοις χρησίμως. ἐκφράττει καὶ λεπτύνει τὰ σπλάγχνα πάντα. καὶ ὅλην τοῦ ζῴου τὴν ἕξιν.

Περὶ ὀριγάνου. κεφ. υκς'.

Ὀρίγανος ἡρακλεωτική. ἡ δὲ κορνήλιον καλοῦσι. φύλλον ἔχει ἐμφερὲς ὑσσώπῳ. σκιάδιον δὲ οὐ τροχοειδές. ἀλλ' ὥσπερ διηρημένον. καὶ ἐπ' ἄκρων τῶν ῥάβδων τὸ σπέρμα οὐ πυκνόν. ἔστι δὲ θερμαντική. ὅθεν τὸ ἀφέψημα αὐτῆς σὺν οἴνῳ ποθέν, ἁρμόζει θηριοδήκτοις σὺν γλυκεῖ δὲ τοῖς κώνειον ἢ μηκώνειον πεπωκόσι. σὺν ὀξυμέλιτι δὲ τοῖς πεπωκόσι γύψον ἢ ἐφήμερον. πρὸς δὲ τὰ σπάσματα καὶ ῥήγματα καὶ ὕδρωπας μετὰ σύκου βιβρωσκομένη. ξηρὰ δὲ ποθεῖσα ὀξυβάφου πλῆθος, σὺν μελικράτῳ μέλανα κατὰ κοιλίαν ἄγει. ἔμμηνά τε κινεῖ καὶ βῆχας θεραπεύει σὺν μέλιτι ἐκλειχομένη. κνησμοὺς δὲ καὶ ψώρας καὶ ἴκτερον τὸ ἀφέψημα αὐτῆς ἐν λουτροῖς ὠφελεῖ. ὁ δὲ χυλὸς αὐτῆς χλωρᾶς οὔσης, καὶ παρίσθμια καὶ κιονίδας καὶ ἄφθας θεραπεύει. καὶ διὰ ῥινὸς ἄγει σὺν ἐλαίῳ ἰρίνῳ ἐγχυματιζόμενος. σὺν γάλακτι δὲ καὶ ὠταλγίας παρηγορεῖ. ἐμμετικόν τε φάρμακον σκευάζεται

ζεται δι' αὐτῆς καὶ κρομμύων· καὶ ῥόος τοῦ ἐπὶ τὰ ὦτα· πάντων ἐν χαλκῷ κυπρίῳ. ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡλιασθέντων, ἐπὶ ἡμέρας μ΄. ὑποστρωννυμένη δὲ ἡ πόα, ἑρπετὰ διώκει.

Περὶ ὀνίτιδος. υκζ΄.

Ἡ δὲ ὀνῖτις καλουμένη, λευκοτέρα τοῖς φύλλοις ἐστὶ καὶ μᾶλλον ἔοικεν ὑσσώπῳ. τὸ δὲ σπέρμα ὥσπερ κορύμβους συνεχεῖς ἐπικειμένους ἔχει. δύναται μὲν τὰ αὐτὰ τῇ ἡρακλεωτικῇ. οὐχ οὕτω μέντοι δραστικὴ καθέστηκεν.

Περὶ ἀγριοριγάνου. κε υκη΄.

Ἡ δὲ ἀγριορίγανος ἣν πάνακες ἡράκλειον. οἱ δὲ κονύλην καλοῦσιν. οὗ ἐστι καὶ Νίκανδρος ὁ κολοφώνιος, ἔχει τὰ μὲν φύλλα ὅμοια ὀριγάνῳ. ῥαβδία δὲ σπιθαμιαῖα λεπτά. ἐφ' ὧν σκιάδια ὅμοια ἀνήθῳ. ἄνθη δὲ λευκά. ῥίζα λεπτὴ ἄχρηστος. ἰδίως δὲ βοηθεῖ θηριοδήκτοις τὰ φύλλα καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα.

Περὶ τραγοριγάνου. κε υκθ΄.

Τραγορίγανος θαμνίσκος ἐστίν. ὀριγάνῳ ἢ ἑρπύλλῳ ἀγρίῳ ὅμοιος τὰ φύλλα καὶ τὰ κλωνία. ἡ μέντοι εὑρίσκεται κατὰ τόπους εὐφυεστέρα. καὶ πλατύφυλλος. κολλώδης ἱκανῶς. ἡ δέ τις λεπτόκαρφος καὶ λεπτόφυλλος. ἣν καὶ πράσιον ἔνιοι καλοῦσιν. ἀρίστη δὲ ἡ κιλίκιος. καὶ ἡ ἐν κῷ καὶ χίῳ καὶ σμύρνῃ καὶ κρήτῃ. θερμαντικαὶ δὲ πᾶσαι καὶ οὐρητικαὶ καὶ εὐκοίλιοι. πινομένου τοῦ ἀφεψήματος. ὑποβιβάζουσι γοῦν τὰ χολώδη. εὔθετοι καὶ σπληνικοῖς πινόμεναι μετ' ὄξους. καὶ τοῖς ἰξίαν πεπωκόσι μετ' οἴνου. καὶ ἔμμηνα δὲ ἄγουσι. βηξί τε καὶ περιπνευμονικοῖς σὺν μέλιτι ἐν ἐκλεικτῷ δίδονται. ἔστι δὲ καὶ τὸ πόσημα ἐπιεικές. ὅθεν τοῖς ἀσώδεσι καὶ κακοστομάχοις καὶ ὀξυρεγμιῶσι δίδονται. καὶ ἐφ' ὧν ἀλυσμὸς καὶ ναυτία καὶ θέρμη ὑποχονδρίων παρακολουθεῖ. διαφορεῖ δὲ καὶ οἰδήματα καταπλασθεῖσα μετὰ ἀλφίτων.

Περὶ γλήχωνος. κε υλ΄.

Γλήχων. οἱ δὲ βλῆχρον. οἱ δὲ ἀρσενίκανθον. ῥωμαῖοι πουλέϊουμ. ἄφροι ἀπουλέϊουμ. γάλλοι ἄλβολον. οἱ δέ, γαλίσοψις. πόα γνώριμος. λεπτυντική. θερμαντική. πεπτική. ποθεῖσα δὲ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει. ἀνάγει δὲ καὶ τὰ ἐκ πνεύμονος μετὰ ἀλόης καὶ μέλιτος ποθεῖσα, καὶ σπωμένοις βοηθεῖ. ναυτίας τε καὶ δηγμοὺς στομάχου μετὰ ὀξυκράτου ποθεῖσα παραμυθεῖται. ἄγει δὲ καὶ κατὰ κοιλίαν μέλανα. βοηθεῖ δὲ καὶ θηριοδήκτοις πινομένη μετ' οἴνου. λειποθυμοῦντάς τε ἀνακτᾶται σὺν ὄξει ταῖς ῥισὶ προσφερομένη. κρατύνει δὲ καὶ οὖλα ξηρὰ λεία κεκαυμένη. ἐπιπλασθεῖσα δὲ πραΰνει πᾶσαν φλεγμονὴν σὺν ἀλφίτῳ. καθ' ἑαυτὴν δὲ ποδαγρικοῖς ἁρμόζει, ἄχρι φοινίξεως τῆς ἐπιφανείας. σὺν κηρωτῇ δὲ ἰόνθους σβέννυσιν. ὠφελεῖ δὲ καὶ σπληνικοὺς μεθ' ἁλὸς καταπλασσομένη. τὸ δὲ ἀφέψημα αὐτῆς κνησμοὺς λουόμενον παύει. καὶ εἰς ἐγκάθισμα. καὶ πρὸς ἐμπνευματώσεις καὶ σκληρίας καὶ ἀποστροφὰς ὑστέρας ἁρμόζει. καλοῦσι δέ τινες αὐτὴν βλήχωνα. ἐπειδὴ τὰ γευσάμενα κατὰ τὴν ἄνθησιν τῶν ποιμνίων, βληχῆς ὑποπίμπλανται.

Περὶ δικτάμου. κε υλα΄.

Δίκταμος ἣν καλοῦσί τινες γλήχωνα ἀγρίαν. οἱ δέ, ἔμβακτρον. οἱ δὲ βελουάκος. οἱ δέ, ἀρτεμιδώριον. οἱ δέ, κρητική. οἱ δέ, ἐφήμερον. οἱ δέ, ἐλδίαν. οἱ δέ, βελοτόκος. οἱ δέ, δορκίδιον. οἱ δέ, ἐλβούνιον. ῥωμαῖοι ὀστιλαγγρούστικα. πόα ἐστὶ κρητική δριμεῖα. λεία. ὁμοία γλήχωνι. μείζω δὲ καὶ γναφαλώδη τὰ φύλλα ἔχει. καὶ ἐρυώδη τι-

να ἐπίφισιν. οὔτε δὲ ἄνθος οὔτε καρπὸν φέρει. ποιεῖ δὲ πάντα ὅσα καὶ ἡ ἥμερος γλήχων. ἐνεργέστερον δὲ πολλῷ. ἀμέλει γὰρ πινομένη ἀγαθὴ προστιθεμένη τε ἢ ὑποθυμιωμένη, τὰ τεθνηκότα ἔμβρυα ἐκτινάσσει. φασὶ δὲ καὶ τὰς αἶγας ἐν κρήτῃ τοξευθείσας τε νεμηθείσας τὴν πόαν ἐκβάλλειν τὰ τοξεύματα. ἔχει δὲ καὶ καθαρτικὴν δύναμιν ὁ χυλὸς αὐτῆς, καταχριόμενος ἢ τριβόμενος ὥσπερ μετὰ ἀλφίτων. καταπλασσομένη δὲ ἡ βοτάνη τοῖς ὑποκάτω τῶν ποδῶν ἢ τοῦ λοιποῦ σώματος θεραπεύει σκόλοπας. ποιεῖ δὲ καὶ πρὸς πόνον σπληνός. μειοῖ γὰρ αὐτόν. καρπίζουσι δὲ αὐτὴν ἐν θέρει καὶ φθινοπώρῳ. ἡ δὲ ῥίζα αὐτῆς γευομένους θερμαίνει. ἔστι δὲ καὶ ὀξυτόκιον. βοηθεῖ δὲ καὶ θηριοδήκτοις ὁ χυλὸς αὐτῆς μετ' οἴνου πινόμενος. τοιαύτη δὲ τῆς βοτάνης ἡ δύναμις, ὥστε καὶ ὀσφραινομένη διώκειν, καὶ προσαπτομένη ἀναιρεῖν τὰ ἰοβόλα θηρία. τὸ δὲ αὐτῆς χύλισμα ἐπιχεόμενον πληγῇ σιδήρου ἢ ἰοβόλου δήγματι, καὶ πρὸς τὸ ἐπιχυθῆναι καὶ λαμβανόμενον πόσει, εὐθέως ὑγιάζει.

Περὶ ψευδοδικτάμνου. κεφ. υλβ΄.

Τὸ δὲ ψευδοδίκταμνον καλούμενον, φύεται ἐν πολλοῖς τόποις. ἐμφερὲς δὲ τῷ πρὸ αὐτοῦ. ἔλαττον δὲ δριμύ. ποιεῖ δὲ τὰ αὐτὰ τῷ δικτάμνῳ οὐχ ὁμοίως ἐνεργοῦν.

Περὶ τοῦ ἀπὸ κρήτης δικτάμνου. κεφ. υλγ΄.

Φέρεται δὲ καὶ ἀπὸ κρήτης ἕτερον εἶδος δικτάμνου. φύλλοις ἐοικὸς σισυμβρίου. κλωσὶ δὲ μεῖζον. ἐφ' ὧν ἄνθος ὀριγάνῳ ἀγρίῳ ἐοικός. μέλαν. μαλακόν. ὀσμὴ δὲ τῶν φύλλων μεταξὺ σισυμβρίου καὶ ἐλελισφάκου. ἡδίστη. ποιεῖ δὲ πρὸς ὅσα καὶ ἡ πρὸ αὐτῆς. ἧττον πληκτικὴ ὑπάρχουσα. μίσγεται δὲ καὶ ἐμπλάστροις καὶ θηριακαῖς.

Περὶ ἐλιλεσφάκου. κεφ. υλδ΄.

Ἐλελίσφακον. οἱ δὲ ἐλαφόβοσκον. οἱ δέ, φακόν. οἱ δέ, κίοσμιν. οἱ δέ, φάγνον. αἰγύπτιοι βέκι. ῥωμαῖοι ἀπισί. οἱ δέ, κόσαλον. οἱ δέ, σάλβια. θάμνος ἐστὶν ἐπιμήκης. πολύκλονος. ῥάβδοις τετραγώνοις καὶ ὑπολεύκοις ἔχων. φύλλα δὲ μηλέᾳ κυδωνίᾳ ἐοικότα. ἐπιμηκέστερα μέντοι καὶ τραχύτερα καὶ παχύτερα λεληθότως ὥσπερ τὰ ἀνατριπτα τῶν ἱματίων δασέα. ὑπόλευκα. σφοδρῶς εὐώδη. βρωμώδη. καρπὸν δὲ ἐπ' ἄκρων τῶν καυλῶν ὥσπερ ὁρμίνου ἀγρίου ἔχει. φύεται δὲ ἐν τραχέσι χωρίοις. δύναμιν δὲ ἔχει τὸ ἀφέψημα τῶν φύλλων καὶ τῶν κλάδων οὖρα ἄγειν πινόμενον. καὶ ἔμμηνα καὶ ἔμβρυα κατασπᾶν. καὶ τρυγόνος πληγαῖς ἀρήγειν. μελαίνει δὲ καὶ τρίχας. καὶ τραυματική. καὶ ἴσχαιμος. καὶ ἀποκαθαρτικὴ τῶν θηριωδῶν ἐστὶν ἑλκῶν. παύει δὲ σὺν οἴνῳ τὸ ἀφέψημα τῶν φύλλων καὶ τῶν κλάδων αὐτῶν προσκλυζόμενον, τοὺς περὶ τὰ αἰδοῖα κνησμούς.

Περὶ ἡδυόσμου ἡμέρου. κεφ. υλε΄.

Ἡδύοσμος ἥμερος. οἱ δέ, ὄμινθα. οἱ δέ, καλαμίνθην. ῥωμαῖοι μέντα. οἱ δέ, νέπεταμ. αἰγύπτιοι τίς. οἱ δὲ φθοθρουμβθουμονθού. οἱ δέ, περξώ. οἱ δέ, μακηθό. γνώριμον βοτάνιον. δύναμιν ἔχον θερμαντικὴν στυπτικὴν ξηραντικήν. ὅθεν αἷμα ἵστησι πινόμενος ὁ χυλὸς αὐτοῦ μετ' ὄξους. καὶ ἕλμινθας κτείνει στρογγύλας. ἀφροδίσιά τε ἐρεθίζει. καὶ λυγμοὺς. καὶ ἐμέτους. καὶ χολέραν παύει δύο ἢ τρία κλωνάρια σὺν ῥοᾶς ὀξείας χυλῷ ποθέντα. διαφορεῖ δὲ καὶ ἀποστήματα μετὰ ἀλφίτου καταπλασθέν. καὶ κεφαλαλγίας παρηγορεῖ ἐπιτεθὲν τῷ μετώπῳ. μαστῶν τε περιτάσεις καὶ σπαργώσεις πραΰνει. σὺν ἁλὶ δὲ τοῖς κυνοδήκτοις καταπλασ-

μα. ὦτα λ

μα. ὦτα λιπαίνεις δὲ ὁ χυλὸς σὺν μελικράτῳ ἀρήγει. γυναιξὶ δὲ πρὸ τοῦ πλησιάζειν προσ-
τιθέμενον, ἀσυλληψίας ἐργάζεται. γλῶσσαν τε τραχεῖαν παρατριβόμενον λεαίνει. καὶ γά-
λα ἀτύρωτον φυλάσσει ἐναποβληθέντων αὐτῷ τῶν φύλλων. καὶ καθόλου ἐστὶν εὐστόμα-
χον καὶ ἀρτυματῶδες.

Περὶ ἡδυόσμου ἀγρίου. κεφ. νλς΄.

Τὸ δὲ ἄγριον ἡδύοσμον ὃ ῥωμαῖοι μένταστρουμ καλοῦσι, γίνεται δασύτερον τοῖς φύλ-
λοις· καὶ πάντη μεῖζον σισυμβρίου. ἐν ὀσμῇ δὲ βρωμωδέστερον. καὶ ἧττον εἰς τὴν ἐν ὑγείᾳ
χρῆσιν εὔθετον.

Περὶ καλαμίνθης. κεφ. νλζ΄.

Καλαμίνθη. ἡ μέν τις ὀρεινοτέρα ἐστίν. ἔχει δὲ φύλλα ὅμοια ὠκίμῳ. ὑπόλευκα. κλωνία
δὲ καὶ καρφὴ γεγωνιωμένα. ἄνθος πορφυροῦν. ἡ δέ τις γλήχωνι ἔοικε. μείζων δέ. ὅθεν τι-
νὲς ἀγρίαν αὐτὴν γλήχωνα ἐκάλεσαν. διότι καὶ τῇ ὀσμῇ παρέοικε. ταύτην ῥωμαῖοι
νεπέταν καλοῦσιν. ἡ δὲ τρίτη ἔοικεν ἡδυόσμῳ ἀγρίῳ. ἐπιμηκεστέρα τοῖς φύλλοις· καυ-
λῷ καὶ κλάδῳ μείζων τῶν προειρημένων. καὶ ἧττον ἐνεργής. πασῶν δὲ τὰ φύλλα γευο-
μένῳ, πυρωτικὰ ἰσχυρῶς καὶ δριμέα. ῥίζα ἄχρηστος. φύεται δὲ ἐν πεδίοις καὶ ἐν τρα-
χέσι τόποις καὶ καθύγροις. πινομένη δὲ καὶ καταπλασσομένη, ἀρήγει ἑρπετοδήκτοις.
ἄγει δὲ καὶ οὖρα τὸ ἀφέψημα πινόμενον. βοηθεῖ δὲ καὶ ῥήγμασι. σπάσμασιν. ὀρθοπνοί-
αις. στρόφοις. χολέρᾳ καὶ ῥίγει. καὶ πρὸς τὰ θανάσιμα προπινομένη ποιεῖ σὺν οἴνῳ. καὶ
ἴκτερον ἀποκαθαίρει. ἕλμινθας τε κτείνει καὶ ἀσκαρίδας σὺν ἁλσὶ καὶ μέλιτι πινο-
μένη. ἑφθή τε καὶ ὠμὴ τετριμμένη. ὠφελεῖ καὶ ἐλεφαντιῶντας βρωθεῖσα. ἐπιπινο-
μένου ὀῤῥοῦ γάλακτος. φθείρει δὲ καὶ ἔμβρυα. καὶ ἔμμηνα ἄγει τὰ φύλλα λεῖα ἐν προσ-
θέτῳ. θυμιαθέντα δὲ ἑρπετὰ διώκει καὶ ὑποστρωννύμενα. λευκαίνει τε καὶ τὰς μελαί-
νας οὐλὰς ἑψηθεῖσα ἐν οἴνῳ καὶ καταπλασθεῖσα. καθαίρει καὶ ὑπώπια. ἰσχιαδικοῖς
τε ἐπιτίθεται εἰς μετασύγκρισιν. ἐπικαίουσα τὴν ἐπιφάνειαν. καὶ σκώληκας τοὺς
ἐν ὠσὶ κτείνει ὁ χυλὸς ἐνσταζόμενος.

Περὶ θύμου. κεφ. νλη΄.

Θύμος. οἱ δὲ θύμος λευκός. οἱ δὲ κεφαλωτός. οἱ δὲ, ἐπιθυμίς. οἱ δὲ, θύρσιον. ῥωμαῖοι θούμουμ. αἰγύ-
πτιοι στεφάνη. δάκοι μόζουλα. γνώριμος δ' ὑπὲρ πάντων θαμνίσκιον φρυγανοειδές. φυλλα-
ρίοις πολλοῖς καὶ στενοῖς περιειλημμένον. ἔχον ἐπ' ἄκρου κεφάλια ἄνθους πορφυρί-
ζοντα. μάλιστα δὲ φύεται ἐν πετρώδεσι καὶ λεπτογείοις τόποις. δύναμιν δὲ ἔχει πινό-
μενον μετὰ ἁλῶν καὶ ὄξους, ἄγειν φλεγματώδη κατὰ κοιλίαν. τὸ δὲ ἀφέψημα αὐ-
τοῦ μετὰ μέλιτος ὀρθοπνοικοῖς καὶ ἀσθματικοῖς βοηθεῖ. ἕλμινθάς τε ἐξάγει καὶ ἔμμη-
να. καὶ ἔμβρυα. καὶ δεύτερα. ἔστι δὲ καὶ οὐρητικόν. μιγὲν δὲ μέλιτι καὶ ἐκλειχθὲν,
εὐαναγώγα τὰ ἐκ θώρακος ποιεῖ. διαφορεῖ δὲ οἰδήματα πρόσφατα καταπλασθὲν μετ'
ὄξους. αἵματος θρόμβους διαλύει. καὶ θύμους καὶ ἀκροχορδόνας αἴρει. καὶ ἰσχια-
δικοῖς μετ' οἴνου καὶ ἀλφίτων ἐπιτεθὲν ἁρμόζει. ἀμβλυωποῦντας ἐσθιόμενον σὺν τρο-
φῇ ὠφελεῖ. εὔχρηστον δὲ καὶ πρὸς τὴν ἐν ὑγείᾳ χρῆσιν ἀντὶ ἀρτύματος.

Περὶ θύμβρας. κεφ. νλθ΄.

Θύμβρα· καὶ αὐτὴ γνώριμος. γεννωμένη ἐν λεπτογείοις· καὶ τραχέσι τόποις· ὁμοία
θύμῳ, ἐλάσσων μέντοι καὶ ἁπαλωτέρα. φέρουσα στάχυν ἀνθοῦς μεστόν· ἔγχλωρον. δυνά-

ται δὲ τὰ αὐτὰ τῷ θύμῳ ὁμοίως λαμβανομένη. καὶ πρὸς τὴν ἐν ὑγείᾳ χρῆσιν εὔθετεῖ γίνεται δὲ καὶ σπαρτὴ θύμβρα. κατὰ πάντα τῆς ἀγρίας ἐλάσσων, εὐχρηστοτέρα δὲ πρὸς βρῶσιν διὰ τὸ μὴ ἐπιτετάσθαι τὴν δριμύτητα.

Περὶ ἑρπύλλου. κεφ. υμ'.

Ἕρπυλλος. οἱ δὲ, ζυγὶς ἀγρία. οἱ δὲ, πόλιον, αἰγύπτιοι μερουόπνος. ῥωμαῖοι σερπύλλουμ. οἱ δὲ, κερηλατικούμ. ὁ μέν τίς ἐστι κηπευτὸς. σαμψύχῳ τῇ ὀσμῇ. καὶ στεφανωματικός. ὠνόμασται δὲ ἀπὸ τοῦ ἕρπειν τε καὶ ὅ,τι ἂν αὐτοῦ μέρος θίγῃ τῆς γῆς ῥιζοβολεῖν. ἔχει δὲ φύλλα καὶ κλωνία ὀριγάνῳ ἐμφερῆ. πλὴν λευκότερα. ἀπὸ δὲ αἱμασιῶν κατατεθέμενος, εὐαυξέστερος γίνεται. ὁ δέ τις ἐστὶν ἄγριος. ὃς καὶ ζυγὶς καλεῖται. οὐχ ἕρπων. ἀλλ' ὀρθὸς κλωνία ἀνιεὶς λεπτὰ φρυγανώδη. φύλλων περίπλεα ὁμοίων πηγάνῳ. ὑπόστενα δέ ἐστι καὶ ἐπιμηκέστερα. καὶ σκληρότερα. αὐθὴ γευομένῳ δριμέα. ὀσμὴ ἡδεῖα. ῥίζα ἄχρηστος. φύεται ἐν πέτραις ἐνεργέστερος καὶ θερμαντικώτερος τοῦ κηπευτοῦ ὑπάρχων. καὶ πρὸς τὴν ἰατρικὴν χρῆσιν ἐπιτηδειότερος. ἔμμηνα ἄγει καὶ οὖρα κινεῖ πινόμενος. ὠφελεῖ στρόφους. ῥήγματα σπάσματα. ἥπατος φλεγμονάς. καὶ πρὸς ἑρπετὰ πινόμενός τε καὶ καταπλασσόμενος. κεφαλῆς τε ὀδύνην παραμυθεῖται ἑψηθεὶς ῥοδίνου μιγέντος αὐτῷ, σὺν ὄξει καὶ καταβραχεὶς μάλιστα δὲ ἐπὶ ληθάργου καὶ φρενίτιδος ἁρμόζει. παύει δὲ καὶ ἔμετον αἵματος < δ' πλῆθος μετ' ὄξους ποθεὶς ὁ χυλὸς αὐτοῦ.

Περὶ σαμψύχου. κεφ. υμα'.

Σάμψυχον. οἱ δὲ, τρίφυλλον. οἱ δὲ, ἀμάρακον. οἱ δὲ, ἀγαθίδες. οἱ δὲ, κνήκιον. οἱ δὲ, ἄκαπνον. Πυθαγόρας θραμβὴς. αἰγύπτιοι σοφό. ἀρμένιοι μύουρον. προφῆται ὄνος ἴχεως. οἱ δὲ, ἡκίγονος ἴσεως. ῥωμαῖοι μαιζουράνα. κράτιστον τὸ κυζικηνὸν καὶ κύπριον. δεύτερον δὲ τούτου τὸ αἰγύπτιον. καλεῖται δὲ ὑπὸ κυζικηνῶν καὶ τῶν ἐν σικελίᾳ ἀμάρακον. πόα δέ ἐστι πολύκλωνος. ἕρπουσα ἐπὶ τῆς γῆς. φύλλα δασέα καὶ περιφερῆ ἔχουσα. ὅμοια τῷ λεπτοφύλλου καλαμίνθης. σφόδρα εὐώδης καὶ θερμαντική. πλεκομένη καὶ εἰς στεφάνους. ἁρμόζει δὲ τὸ ἀφέψημα αὐτῆς πινόμενον ἐπὶ ἀρχομένων ὑδρωπικῶν. καὶ δυσουρούντων καὶ στροφουμένων. ξηρὰ δὲ τὰ φύλλα ἐπιπλασθέντα μετὰ μέλιτος, αἴρει ὑπώπια. καὶ ἔμμηνα ἄγει ἐν προσθέτῳ. πρὸς δὲ σκορπίου πληγὴν μετὰ ἁλῶν καὶ ὄξους καταπλάσσεται. πρὸς δὲ στρέμματα μετὰ κηρωτῆς ἀναληφθέντα ἐπιτίθεται. καὶ πρὸς οἰδήματα ὁμοίως ἀναληφθέντα κηρωτῇ. καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς καταπλάσσεται μετὰ παιπάλης ἀλφίτου. ὁμοίως καὶ πρὸς οἰδήματα. μίσγεται δὲ καὶ ἀκόποις καὶ μαλάγμασι πρὸς τὸ θερμαίνειν.

Περὶ μελιλώτου. κεφ. υμβ'.

Μελίλωτος κράτιστος ὁ ἀττικὸς καὶ ὁ ἐν κυζίκῳ. καὶ ὁ ἐν καλχηδόνι γεννώμενος. κροκίζων καὶ εὐώδης. φύεται δὲ καὶ ἐν καμπανίᾳ περὶ νῶλαν. μηλίζων. καὶ ἄτονος κατὰ τὴν εὐωδίαν. δύναμιν δὲ ἔχει στυπτικήν. μαλακτικὴν πάσης φλεγμονῆς. μάλιστα δὲ τῆς περὶ ὀφθαλμοὺς καὶ μήτραν καὶ δακτύλιον καὶ διδύμους μετὰ γλυκέος ἑψηθεὶς καὶ καταπλασθείς. ἐνίοτε δὲ καὶ ὠοῦ λεκύθου ὀπτῆς παραμιγείσης ἢ τηλίνου ἀλεύρου. ἢ λινοσπέρμου ἢ γύρεως. ἢ κωδιῶν. ἢ σέρεως. θεραπεύει καὶ μελικηρίδας προσφάτους καθ' ἑαυτὸν ἐν ὕδατι. καὶ ἀχῶρας σὺν γῇ χίᾳ καὶ οἴνῳ ἢ κηκῖδι καταχριόμενος. ἀλγήματά τε στομάχου μετ' οἴνου ἑφθὸς καὶ ὠμὸς σύν τινι τῶν προειρημένων. καὶ ὠταλγίας παύει σὺν γλυκεῖ ὠμὸς χυλισθεὶς καὶ ἐνσταζόμενος. καὶ κεφαλαλγίαν

πραΰνει

πραΰνει ἐμβρεχόμενος μετ' ὄξους καὶ ῥοδίνου.

Περὶ μάρου. κεφ. νμγ.

Μάρον. οἱ δὲ, ὀριγανίδα καλοῦσιν ἢ ὑσώπειον. πόα γνώριμος. φρυγανώδης. ὁμοία τῷ ἀνθεῖ ὀριγάνῳ. τὰ μέντοι φύλλα τούτου λευκότερα πολλῷ καὶ τὸ ἄνθος εὐωδέστερον. ἔχει δὲ δύναμιν ὁμοίαν σισυμβρίῳ. ὑπόστυφον καὶ θερμαῖνον ἠρέμα. ὅθεν νομάς τε ἵστησι καταπλασσόμενον. καὶ εἰς τὰ θερμὰ τῶν συγχρισμάτων μίσγονται. γεννᾶται δὲ καὶ κατὰ μαγνησίαν καὶ τράλλεις πλεῖστον.

Περὶ ἀκίνου. κεφ. νμδ.

Ἄκινος. ἢ ἄκονος. οἱ δὲ ἄγριον βασιλικόν. ῥωμαῖοι ὤκιμαστρουμ. πόα ἐστὶ λεπτόκαρφος. στεφανωματική. παραπλησία ὠκίμῳ. δασυτέρα δὲ καὶ εὐώδης. παρ' ἐνίοις δὲ καὶ κηπεύεται. ἵστησι δὲ κοιλίαν καὶ ἔμμηνα πινομένη. φύγεθλά τε καὶ ἐρυσιπέλατα καταπλασσομένη ἰᾶται.

Περὶ βακχάρεως. κεφ. νμε.

Βάκχαρις βοτάνη ἐστὶ θαμνώδης καὶ στεφανωματική. ἧς τὰ φύλλα τραχέα. μέγεθος ἔχοντα μεταξὺ ἴου καὶ φλόμου. καυλὸς δὲ γωνιώδης. πήχεως τὸ ὕψος. ὑπότραχυς ἔχων παραφυάδας. ἄνθη δὲ ἐμπόρφυρα. ὑπόλευκα εὐώδη. ῥίζαι δὲ ὅμοιαι ταῖς τοῦ μέλανος ἐλλεβόρου. ἐοικυῖαι τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ δὲ τραχέα χωρία καὶ ἔνικμα. ταύτης ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι, βοηθεῖ σπάσμασι. ῥήγμασι. πτώμασι. δυσπνοίαις. βηχὶ χρονίᾳ. δυσουρίᾳ. ἄγει δὲ καὶ ἔμμηνα. καὶ θηριοδήκτοις χρησίμως σὺν οἴνῳ δίδοται. προστεθεῖσα δὲ μία τῶν ἁπαλῶν ῥιζῶν, ἕλκει ἔμβρυα. ταῖς λεχοῖς εἰς ἐγκάθισμα τὸ ἀφέψημα αὐτῆς ἁρμόζει. καὶ εἰς διαπάσματα χρησιμεύει. ἱκανὴν ἔχουσα τὴν εὐωδίαν. τὰ δὲ φύλλα στυπτικὰ ὄντα καταπλασσόμενα ὠφελεῖ κεφαλαλγίας. ὀφθαλμῶν φλεγμονήν. καὶ αἰγίλωπα ἀρχόμενον. καὶ μαστοὺς ἐκ τόκων φλεγμαίνοντας. καὶ ἐρυσιπέλατα. ἔστι δὲ καὶ ὑπνοποιὸς ἡ ὀσμή.

Περὶ πηγάνου. κεφ. νμϛ.

Πήγανον ὀρεινόν. οἱ δὲ, ῥυτὴν ὀρεινήν. ῥωμαῖοι ῥοῦτα μοντάνα. πήγανον κηπευτόν. ῥωμαῖοι ῥοῦτα ὀρτένσις. αἰγύπτιοι ἐπνουβού. σύροι ἁρμαλά. οἱ δὲ, βησασά. ἄφροι χυρμᾶ. πήγανον τὸ ὄρειον καὶ ἄγριον, τοῦ ἡμέρου καὶ κηπευτοῦ δριμύτερον καὶ ἄθετον πρὸς βρῶσιν. τοῦ δὲ κηπευτοῦ ἐδωδιμώτερον τὸ παρὰ ταῖς συκαῖς φυόμενον. ἀμφότερα δὲ καυστικά. θερμαντικά. ἑλκωτικά. οὐρητικά. ἐμμήνων ἀγωγά. ἐσθιόμενά τε καὶ πινόμενα, κοιλίαν ἱστῶσι. καὶ τῶν φθαρτικῶν φαρμάκων ἐστὶν ἀντίδοτος. ὅσον ὀξύβαφον τοῦ σπέρματος ποθέντος ἐν οἴνῳ. καὶ προβρωθέντα δὲ τὰ φύλλα καθ' ἑαυτά, καὶ μετὰ καρύων βασιλικῶν καὶ σύκων ξηρῶν, ἄπρακτα καθίστησι τὰ θανάσιμα. καὶ πρὸς ἑρπετὰ ἁρμόζει ὁμοίως λαμβανόμενα. γονήν τε σβεννύουσιν ἐσθιόμενον καὶ πινόμενον. ἑψηθὲν δὲ σὺν ἀνήθῳ ξηρῷ καὶ ποθὲν, στρόφους παύει. ποιεῖ δὲ καὶ πρὸς πλευρῶν πόνον καὶ θώρακος. δύσπνοιαν. βῆχας. περιπνευμονίαν. ἀλγήματα ἰσχίων. ἄρθρων. ῥίγη περιοδικὰ πινόμενον ὡς προείρηται. καὶ πρὸς ἐμπνευματώσεις δὲ κώλου καὶ ὑστέρας καὶ ἀπευθυσμένου ἑψηθὲν καὶ ἐνεθέν. πνίγας τε ὑστερικὰς μετὰ μέλιτος κατὰ τοῦ αἰδοίου ἄχρι δακτυλίου ἐπιτεθὲν παραιτεῖται. ἀναζεσθὲν δὲ σὺν ἐλαίῳ καὶ ποθὲν, ἕλμινθας ἐκτινάσσει. καταπλάσσεται δὲ καὶ πρὸς ἄρθρων ἀλγήματα σὺν μέλιτι. σὺν δὲ σύκῳ πρὸς ὕδρωπας ὑποσαρκίους. καὶ πινόμενον δὲ βοηθεῖ τούτοις. καὶ καθεψηθὲν ἐν οἴνῳ ἄχρις ἡμίσεως καὶ περισμηχόμενον. ἔστι δὲ καὶ ὀξυωπὲς ἐσθιόμενον ὠμὸν καὶ ταριχευτόν. καὶ τὰς ἐν ὀφθαλμοῖς περιωδυνίας σὺν ἀλφίτῳ καταπλασθὲν πραΰνει. σὺν ῥοδίνῳ δὲ καὶ ὄξει κεφαλαλγοῦσι βοηθεῖ. καὶ αἱμορραγίας τὰς ἐκ τῶν μυκτήρων λεῖον ἐπιτιθὲν ἵστησι. τὰς δὲ τῶν δι-

δύμων φλεγμονὰς σὺν δάφνης φύλλοις καταπλασθὲν ὠφελεῖ. καὶ τὰ ἐξανθήματα σὺν μυρσίνῃ καὶ κηρωτῇ. σὺν οἴνῳ δὲ καὶ πεπέρει καὶ νίτρῳ περιχριόμενον, λευκὰς ἀλφοὺς ἰᾶται. καὶ καταπλασθὲν δὲ μετὰ τῶν αὐτῶν, θύμους καὶ μυρμηκίας αἴρει. ὠφελεῖ καὶ λειχῆνας σὺν μέλιτι καὶ στυπτηρίᾳ ἐπιτιθέμενον. ὁ δὲ χυλὸς ποιεῖ πρὸς ὠταλγίας ἐν σιδίῳ θερμαινόμενος καὶ ἐγχεόμενος. καὶ ἀμβλυωπίαις βοηθεῖ μετὰ μαράθρου χυλοῦ καὶ μέλιτος ἐγχριόμενος. ἐρυσιπέλατά τε καὶ ἕρπητας καὶ ἀχῶρας σὺν ὄξει καὶ ψιμμυθίῳ καὶ ῥοδίνῳ καταχριόμενος ἰᾶται. τάς τε ἀπὸ σκορόδων καὶ κρομμύων δριμύτητας, παύει ἐπιμασηθέν. τὸ δὲ ὀρεινὸν πολὺ βρωθὲν κτείνει. ὑπὸ δὲ τὴν ἄνθησιν εἰς τὰς ἀλμεύσεις συλλεγόμενον, φοινίσσει. καὶ φυσᾷ τὸν χρῶτα σὺν κνησμῷ καὶ φλεγμονῇ σφοδρᾷ. δεῖ δὲ προαλειψαμένους τὸ πρόσωπον καὶ τὰς χεῖρας, οὕτω συλλέγειν. Φασὶ δὲ τὸν χυλὸν ἐπιρραθέντα ὀρνιθίοις, ἀπείργειν τοὺς αἰλούρους. τὸ δὲ ἐν Μακεδονίᾳ φυόμενον παρὰ τὸν ὄλκιμον ποταμὸν ἀναιρεῖν φασὶ βρωθέν. ὀρεινὸς δὲ ὁ τόπος ὑπάρχει καὶ ἐχιδνῶν πλήρης. τὸ δὲ σπέρμα αὐτοῦ πινόμενον, πρὸς τὰ ἐντὸς ποιεῖ. καὶ ἀντιδότοις μίσγεται χρησίμως. καὶ φρύξας δὲ τὸ σπέρμα αὐτοῦ, δὸς πίνειν ἐπὶ ἡμέρας ζ΄ τῷ ἐνουροῦντι. καὶ παύσεται. ἡ δὲ ῥίζα αὐτοῦ λέγεται μῶλυ ὀρεινόν. τὸ οὖν ἄγριον πήγανον ὅμοιοι τῷ ἡμέρῳ. πινόμενον δὲ ὠφελεῖ ἐπιληπτικοῖς καὶ ἰσχιαδικοῖς. κινεῖ δὲ καὶ καταμήνια. τὰ δὲ ἔμβρυα φθείρει. δριμύτερον δέ ἐστι τοῦ ἡμέρου. καὶ τῇ ἐνεργείᾳ δυνατώτερον. οὐ δεῖ δὲ τὴν ἀγρίαν ἐσθίειν. διότι ἐπιβλαβής ἐστι.

Περὶ πηγάνου ἀγρίου. κεν. υμζ.

Πήγανον ἄγριον. οἱ δέ, ὑπερικόν. οἱ δέ, ἀνδρόσαιμον. οἱ δέ, κόρον. οἱ δέ, χαμαιπίτυν. Ῥωμαῖοι ἐδεραῦλις. οἱ δέ, σεντουναῦλις. Ἄφροι χουρμα σεμμακέδ. διὰ δὲ τὸ τὴν περὶ τὸ σπέρμα ὀσμὴν ἐοικέναι πιτυίνῃ ῥητίνῃ, ὠνόμασται χαμαιπίτυς. φύλλα ἔχει πηγάνῳ παραπλήσια. θαμνίον φρυγανῶδες. ὑπέρυθρον. ἄνθος ἔχον μήλινον. ὃ διατριβὲν ἐν τοῖς δακτύλοις, αἱματώδη τὸν χυλὸν ἐκκρίνει. ὅθεν καὶ ἀνδρόσαιμον ἐκλήθη. κλωνάρια δὲ ὑποδάσεα. προμήκη ἐν τῷ περιφερεῖ ὅμοιον κριθῇ. ἐν ᾧ σπέρμα μέλαν. ῥητίνης ὄζον. φύεται ἐν ἐργασίμοις καὶ τραχέσι χωρίοις. δύναμιν δὲ ἔχει διουρητικήν. καὶ ἔμμηνον ἄγον προστιθέμενον. τεταρταίου ἀπαλλακτικὴν μετ' οἴνου πινόμενον. τὰ δὲ φύλλα σὺν τῷ σπέρματι καταπλασσόμενα, κατακαύματα ἰῶνται. θεραπεύει δὲ καὶ ἰσχιάδας ἐφ' ἡμέρας τεσσαράκοντα πινόμενον. ἐν ἄλλῳ καὶ ταῦτα. Καλοῦσι δέ τινες οὕτως ἄγριον πήγανον, καὶ τὸ ἐν τῇ Καππαδοκίᾳ. καὶ τὸ ἐν τῇ κατὰ τὴν Ἀσίαν Γαλατίᾳ λεγόμενον μῶλυ. ἔστι δὲ θάμνος ἀπὸ μιᾶς ῥίζης πλείονας ῥάβδους ἀναφέρον. ἔχον φύλλα μακρότερα πολλῷ τοῦ ἄλλου πηγάνου καὶ τρυφερώτερα. βαρύοσμα. ἄνθος λευκόν. ἐπάκρου τε κεφάλια ὀλίγῳ μείζονα τοῦ ἡμέρου πηγάνου. ἐκ τριῶν μάλιστα μερῶν συγκείμενα. ἐν οἷς σπέρμα τρίγωνον. ὑπόκιρρον. πικρὸν μάλιστα πρὸς τὴν γεῦσιν, οὗ καὶ ἡ χρῆσις. φθινοπώρου δ' ἐκπεπαίνεται τὸ σπέρμα. ἁρμόζον πρὸς ἀμβλυωπίας, μετὰ μέλιτος λειαινόμενον καὶ οἴνου καὶ χολῆς ἀλεκτορίδων. κρόκου τε καὶ μαράθρου χυλοῦ. καλοῦσι δέ τινες αὐτὸ ἅρμαλα. Σύροι βησασά. Καππαδόκαι δὲ μῶλυ. ἐπεὶ κατά τι ποσὸν σώζει τὴν πρὸς τὸ μῶλυ ἐμφέρειαν. τῇ ῥίζῃ μέλαν καὶ τῷ ἄνθει λευκὸν ὑπάρχον. φύεται δὲ ἐν γεωλόφοις καὶ εὐγείοις χωρίοις.

Περὶ μώλεως. κεν. υμη.

Μῶλυ. οἱ δέ, λευκόιον ἄγριον καλοῦσι. τὰ μὲν φύλλα ἔχει ἀγρώστει ὅμοια. πλατύτε-

ρα δὲ

ρα δὲ περὶ γῆν ὄντα. ἄνθη λευκά. ὅμοια γαλακτόχροα. ἥσσονα δὲ πρὸς τὰ τοῦ ἴου. καυλὸν δὲ λευκόν. πηχέων τε σπάρων.. ἐπάκρου δὲ ἔπεστιν ὡς σκορδοειδές. ἡ ῥίζα ἣ μικρὰ βολβοειδής. αὕτη σφόδρα ἀγαθὴ πρὸς ὑστέρας ἀνασομώσεις. τετριμμένη μετὰ ἰρίνου μύρου καὶ προστιθεμένη ἐν πεσσῷ.

Περὶ πάνακος. κεʹ. υμθ.

Πάναξ. οἱ δὲ, ἡράκλειον. ἐξ οὗ ὁ ὀπόπαναξ συλλέγεται. πλεῖστος γίνεται ἐν Βοιωτίᾳ. καὶ ἐν Φωκίδι τῆς Ἀρκαδίας. ὥστε καὶ ἐπιτηδείως κηπεύεσθαι διὰ τὴν ἐκ τοῦ ὀποῦ πρόσοδον. φύλλα δὲ ἔχει τραχέα. χαμαιπετῆ χλωρὰ σφόδρα πρὸς τὰ τῆς συκῆς. ἐν τῷ περιφερεῖ ἐπεσχισμένα πενταμερῶς. καυλὸν δὲ ὥσπερ νάρθηκα ὑψηλότατον. ἔχοντα χνοῦν λευκὸν καὶ φύλλα περὶ αὐτὸν μικρότερα. σκιάδιον δὲ ὥσπερ νάρθηκα ἐπάκρου ὡς ἀνήθου. ἄνθος δὲ μήλινον. σπέρμα εὐῶδες καὶ πυρωτικόν. ῥίζας πλείονας ἐκ μιᾶς ἀρχῆς. λευκάς. βαρυόσμους. παχὺν ἐχούσας τὸν φλοιόν. ὑπόπικρον τῇ γεύσει. φύεται δὲ ἐν Κυρήνῃ τῆς Λιβύης καὶ ἐν Μακεδονίᾳ. ὀπίζεται δὲ ἡ ῥίζα, περιτεμνομένη ἀρτιβλαστῶν ὄντων τῶν καυλῶν. ἀνίησι δὲ λευκὸν ὀπόν. ὃς ξηρανθεὶς κατὰ τὴν ἐπιφάνειαν κροκίζει. δέχονται δὲ τὸ ῥέον εἰς φύλλα προϋποτιθέντες εἰς κεκοιλωμένον ἔδαφος. ἀναιροῦνται δὲ ξηρανθέντα. ὀπίζουσι δὲ καὶ τὸν καυλὸν περιτέμνοντες εἰς τὸν πυραμητόν. ὁμοίως δεχόμενοι τὸ ἀπορρέον. εἰσὶ δὲ τῶν ῥιζῶν βελτίους αἱ τεταναὶ καὶ λευκαὶ καὶ ξηραί. ἄβρωτοί τε καὶ πυρώδεις ἐν τῇ γεύσει καὶ ἀρωματίζουσαι. καρπὸς δὲ εὔθετος ὁ ἐκ μέσου, τοῦ νάρθηκος. ὁ γὰρ ἐκ τῶν παραφυάδων ἐστὶν ἀτροφώτερος. τοῦ δὲ ὀποῦ διαφέρει ὁ πικρότατος τῇ γεύσει. ἔνδοθεν μὲν λευκὸς καὶ ὑπόκιρρος. ὁ ἔξωθεν δὲ κροκίζων. λεῖος. λιπαρός. εὔθρυπτος. εὔθετος. ταχέως δὲ διϊέμενος. βαρύοσμος. ὁ δὲ μέλας φαῦλος καὶ μαλακός. δολοῦται γὰρ ἀμμωνιακῷ ἢ κηρῷ. δοκιμάζεται δὲ ὕδατι διατριβόμενος τοῖς δακτύλοις. ὁ γὰρ ἄδολος ἀνίεται καὶ γαλακτοῦται. δύναμις δὲ αὐτοῦ ἐστι θερμαντική. μαλακτική. λεπτυντική. ὅθεν ἁρμόζει πρὸς περιόδους καὶ ῥίγη. σπάσματα. ῥήγματα. πλευρᾶς ἀλγήματα. βῆχας. στρόφους. στραγγουρίας. ψώρας τὰς ἐν κύστει σὺν μελικράτῳ ἢ οἴνῳ ποτιζόμενος. ἔμμηνά τε ἄγει. καὶ ἔμβρυα φθείρει. καὶ ἐμπνευματώσεις τὰς ἐν ὑστέρᾳ. καὶ σκληρίας διαφορεῖ σὺν μέλιτι ἀνατεθείς. ἔστι δὲ καὶ σύγχρισμα ἰσχιάδος. μίσγεται δὲ καὶ ἀκόποις καὶ κεφαλικαῖς δυνάμεσι. περιρρήσσει δὲ καὶ ἄνθρακας. ἁρμόζει καὶ ποδαγρικοῖς μετὰ σταφίδος ἡμέρου καταπλασσόμενος. παραιτεῖται δὲ καὶ τὰ τῶν ὀδόντων ἀλγήματα. ἐντιθέμενος τοῖς βρώμασιν. ὀφθαλμῶν τε ἐστὶ ὀξυδερκὲς ἔγχριστον. μιγεὶς δὲ πίσσῃ ἔμπλαστρός ἐστι πρὸς τοὺς λυσσοδήκτους ἀρίστη. καὶ ἡ ῥίζα δὲ ξυσθεῖσα καὶ προστεθεῖσα μήτρᾳ, ἄγει ἔμβρυα. πρός τε ἕλκη ποιεῖ παλαιά. καὶ τὰ ἐψιλωμένα τῶν ὀστέων σαρκοῖ. λεία καταπλασσομένη καὶ σὺν μέλιτι ἐγχριομένη. ὁ δὲ καρπὸς αὐτοῦ σὺν ἀψινθίῳ ληφθεὶς ἄγει ἔμμηνα. σὺν ἀριστολοχίᾳ δὲ πρὸς τὰ ἰοβόλα ἁρμόζει. καὶ πρὸς τὰς ὑστερικὰς πνίγας σὺν οἴνῳ ποτιζόμενος.

Περὶ πάνακος ἀσκληπιοῦ. κεʹ. υν.

Πάναξ ἀσκληπιοῦ, ἀνίησιν ἀπὸ γῆς καυλὸν λεπτόν. πηχυαῖον. γόνασι διειλημμένον. περὶ ὃν τὰ φύλλα ὅμοια μαράθρῳ. μείζονα δὲ καὶ δασύτερα. εὐώδη. καὶ ἐπάκρου σκιάδιον. ἐφ᾽ οὗ τὰ ἄνθη χρυσοειδῆ, δριμέα. εὐώδη. ῥίζα δὲ μικρά. λεπτή. δύναμιν δὲ ἔχει εὔθετον τὸ ἄνθος καὶ ὁ καρπὸς πρὸς ἕλκη καὶ φύματα καὶ φαγέδαιναν. λεῖος σὺν μέλιτι ἐπι-

τιθέμενος. καὶ πρὸς ἑρπετὰ πινόμενος σὺν οἴνῳ, ἢ συναλειφόμενος σὺν ἐλαίῳ. καλοῦσι δέ τινες πάνακες καὶ τὴν ἀγρίαν ὀρίγανον. οἱ δὲ, κονίλην, περὶ ἧς εἴρηται ἐν τοῖς περὶ ὀριγάνου.

Περὶ πάνακος χειρωνίου. κεφ. υνα.

Πάνακες χειρώνιον. φύεται μάλιστα ἐν τῷ πηλείῳ ὄρει. φύλλα δὲ ἔχει ἀμαράκῳ ἐμφερῆ. ἄνθη χρυσοειδῆ. ῥίζαν λεπτήν, καὶ οὐ βαθεῖαν. γευομένῳ δὲ δριμεῖαν. δύναμιν δὲ ἔχει ἡ ῥίζα πρὸς ἑρπετὰ πινομένη. καὶ ἡ κόμη δὲ ἐπιπλαττομένη πρὸς τὰ αὐτὰ ποιεῖ.

Περὶ λιγυστικοῦ. κεφ. υνβ.

Λιγυστικὸν οἱ δὲ, πανάκειαν καλοῦσιν. οἱ δὲ, πάνακες. φύεται μὲν πλεῖστον ἐν λιγυείᾳ. ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκεν ἐν τῷ καλουμένῳ ἀπεννίνῳ. ὄρος δέ ἐστιν ὁμοροῦν ταῖς ἄλπεσι. πάνακες δὲ αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι οὐκ ἀλόγως. ἐπεὶ ἡ ῥίζα καὶ ὁ καυλὸς ἔοικε τῇ τοῦ ἡρακλεωτικοῦ πάνακος. καὶ ἡ δύναμις ὁμοία καθέστηκε. φύεται δὲ ἐν τοῖς ὑψηλοτάτοις καὶ τραχυτέροις καὶ συσκίοις ὄρεσι. μάλιστα δὲ παρὰ τοῖς ῥύαξι. καυλίον δὲ φέρει λεπτόν. ὅμοιον ἀνήθῳ. γονατωμένον. περὶ ὃ φύλλα ἐοικότα τοῖς τοῦ μελιλώτου. ζυφερώτερα δὲ καὶ εὐώδη. ἰσχνότερα δὲ τὰ πρὸς ἄκρῳ τοῦ καυλοῦ καὶ μᾶλλον ἐπεσχισμένα. ἐπ᾽ ἄκρου δὲ σκιάδιον. ἐφ᾽ οὗ καὶ τὸ σπέρμα. μέλαν. ναστόν. ὑπομῆκες πρὸς τὸ τοῦ μαράθρου. γευσαμένῳ δὲ δριμὺ καὶ ἀρωματίζον. ῥίζα λευκή. ὁμοία τῇ τοῦ ἡρακλεωτικοῦ πάνακος. εὐώδης. δύναμις δὲ τοῦ σπέρματος καὶ τῆς ῥίζης θερμαντική. πεπτική. ἁρμόζουσα πρὸς τὰ ἐντὸς ἀλγήματα καὶ πέψεις καὶ οἰδήματα καὶ ἐμπνευματώσεις, καὶ μάλιστα τὰς περὶ στόμαχον. καὶ πρὸς θηρίων πληγάς. ἄγει δὲ καὶ οὖρα καὶ ἔμμηνα πινομένη. καὶ ἡ ῥίζα δὲ προστιθεμένη τὸ αὐτὸ ποιεῖ. μίγνυται δὲ ἡ ῥίζα καὶ τὸ σπέρμα χρησίμως καὶ τοῖς ὀξυπόροις καὶ ταῖς πεπτικαῖς δυνάμεσιν. ἱκανῶς δὲ εὐστόμαχόν ἐστιν. ὅθεν καὶ ἀντὶ πεπέρεως αὐτῷ χρῶνται οἱ ἐπιχώριοι. μίσγοντες τοῖς προσοψήμασι. δολοῦται δὲ σπέρματί τινι παρομοίῳ. ὃ διακρινεῖς τῇ γεύσει. πικρὸν γάρ ἐστιν. ἔνιοι δὲ καὶ σπέρμα μαράθρου ἢ σεσέλεως συμμίσγοντες, δολοῦσιν αὐτό.

Περὶ σταφυλίνου. κεφ. υνγ.

Σταφυλῖνος ἄγριος. οἱ δὲ, κερασκόμην. ῥωμαῖοι καρόταμ. οἱ δὲ φασινάκα ῥούστικα. αἰγύπτιοι βαβιβυρού. ἀφροὶ σιχάμ. φύλλα ἔχει ὅμοια γιγγιδίῳ. πλατύτερα δὲ καὶ ὑπόπικρα. καυλὸν δὲ ὄρθιον. τραχύν. σκιάδιον ἔχοντα ἀνήθῳ παραπλήσιον. ἐφ᾽ οὗ ἄνθη λευκά. ἐν μέσῳ δὲ πορφυροειδές τι μικρόν. καὶ οἱονεὶ κροκίζον. ῥίζα δὲ δακτύλου τὸ πάχος. σπιθαμιαία. εὐώδης. ἐδώδιμος ἑφθή. τούτου ὁ καρπὸς ποθεὶς ἢ προστεθείς, ἔμμηνα κινεῖ. ἁρμόζει καὶ δυσουροῦσι καὶ ὑδρωπικοῖς καὶ πλευριτικοῖς ἐν πόμασι. καὶ πρὸς θηρίων δὲ δήγματα καὶ πληγάς. τοὺς δὲ προλαβόντας φασὶ μὴ ἀδικεῖσθαι ὑπὸ θηρίων. συνεργεῖ δὲ καὶ συλλήψει. ἡ δὲ ῥίζα καὶ αὐτὴ οὐρητικὴ οὖσα συνουσίαν τε παρορμᾷ καὶ ἔμβρυα ἐκβάλλει προστιθεμένη. τὰ δὲ φύλλα λεῖα μετὰ μέλιτος ἐπιτιθέμενα, τὰ φαγεδαινικὰ ἕλκη ἀνακαθαίρει. ὁ δὲ κηπευτὸς σταφυλῖνος ἐδωδιμώτερος ὤν, ἁρμόζει πρὸς τὰ αὐτὰ ἐνδεέστερον ἐνεργῶν.

Περὶ σεσέλεως μασσαλεωτικοῦ. κεφ. υνδ.

Σέσελι τὸ μασσαλεωτικόν. οἱ δὲ, σφάγνον. φύλλα ἔχει ἐοικότα μαράθρῳ. παχύτερα δὲ καὶ τὸν καυλὸν εὐερνέστερον ἔχει. ἔχει δὲ σκιάδιον ἀνήθῳ ὅμοιον. ἐφ᾽ οὗ ὁ καρπὸς ἐπιμήκης γεγωνιωμένος. δριμὺς βιβρωσκόμενος ταχέως. ῥίζα μακρὰ εὐώδης. δύνα-

μιν δὲ

μιν δὲ ἔχει ὁ καρπὸς καὶ ἡ ῥίζα θερμαντικήν. πινόμενα δὲ στραγγουρίαν ἰᾶται καὶ ὀρθόπνοιαν. ὠφελεῖ δὲ καὶ ὑστερικὰς πνίγας καὶ ἐπιληπτικούς. ἔμμηνά τε ἄγει καὶ ἔμβρυα. καὶ πρὸς τὰ ἐντὸς πάντα ποιεῖ. καὶ βῆχας ἰᾶται παλαιάς. πινόμενός τε μετὰ οἴνου ὁ καρπὸς, πεπτικός ἐστι καὶ στρόφων λυτικός. ἠπιάλοις τε χρήσιμος. καὶ πρὸς τοὺς ἐν ὁδοῖς κρυμοὺς σὺν πεπέρει καὶ οἴνῳ πίνεται. δίδοται δὲ καὶ αἰξὶ καὶ τοῖς λοιποῖς κτήνεσι πρὸς εὐτοκίαν ποτόν.

Περὶ σεσέλεως αἰθιοπικοῦ. κεφ. υνε.

Τὸ δὲ αἰθιοπικὸν λεγόμενον σέσελι, ὃ αἰγύπτιοι κυνονφρίκην καλοῦσι, φύλλα μὲν ἔχει ὅμοια κισσῷ. ἐλάσσονα δὲ καὶ ὑπομήκη πρὸς τὰ τοῦ περικλυμένου. θάμνος δὲ μέλας ἐστί. κλήματα ὡς διπήχη ἔχων. ἐφ᾽ οὗ κλάδοι διασπιθαμιαῖοι. κεφάλια δὲ ὡς ἀνήθου. σπέρμα δὲ πυκνὸν ὡς πυρός. μέλαν. πικρόν. δριμύτερον δὲ καὶ εὐωδέστερον τοῦ μασσαλεωτικοῦ. ἡδὺ ἰσχυρῶς.

Περὶ σεσέλεως πελοποννησιακοῦ. κεφ. υνς.

Τὸ δὲ ἐν πελοποννήσῳ γεννώμενον, φύλλα ἔχει κωνείῳ παραπλήσια. πλατύτερα δὲ καὶ παχύτερα. καυλὸν μείζονα τοῦ μασσαλεωτικοῦ. ναρθηκοειδῆ. ἐπ᾽ ἄκρῳ δὲ τούτου σκιάδιον πλατύ. ἐν δὲ τούτῳ καρπὸς πλατύτερος καὶ εὐώδης καὶ σαρκωδέστερος. δύναμιν δὲ τὴν αὐτὴν ἔχει. φύεται ἐν τόποις τραχέσι καὶ ἐφύγροις καὶ γεωλόφοις. φύεται δὲ καὶ ἐν ἴδῃ.

Περὶ τορδύλου. κεφ. υνζ.

Τορδύλιον· οἱ δὲ, τόρδυλον· ἔνιοι δὲ σέσελι κρητικὸν καλοῦσι. φύεται ἐν τῷ κατὰ κιλικίαν ἀμανῷ. ἔστι δὲ βοτάνιον φρυγανῶδες. ἔχον σπέρμα τι περιφερές. διπλοῦν. ὅμοιον ἀσπιδίσκοις. ὑπόδριμυ καὶ ἀρωματίζον. πινόμενον πρὸς δυσουρίαν καὶ ἐμμήνων ἀγωγήν. ὁ δὲ χυλὸς τοῦ καυλοῦ καὶ τοῦ σπέρματος ἐγχλώρου ὄντος, ὅσον τριώβολον ποθεὶς σὺν γλυκεῖ ἐν ἡμέραις δέκα, νεφριτικοὺς ὑγιάζει. ἡ δὲ ῥίζα πρακτική. ἀνάγουσα καὶ τὰ ἐκ θώρακος ἐκλειχομένη μετὰ μέλιτος. Ἐν ἄλλῳ· ἔχει δὲ κλωνία πολλὰ πρασινίζοντα, μηλίζοντα. πορφυρίζοντα. καὶ ἐπ᾽ ἄκρῳ ὅμοια στρογγυλοειδῆ. ἔχοντα ἔσωθεν ὡς σπέρματα τὰ ἄνθη.

Περὶ σίσωνος. κεφ. υνη.

Σίσων σπερμάτιόν ἐστιν ἐν συρίᾳ γεννώμενον. προσεοικὸς σελίνῳ. ἐπίμηκες. μέλαν. πυρωτικόν. πινόμενον πρὸς σπλῆνα καὶ δυσουρίαν καὶ ἐμμήνων ἐποχήν. χρῶνται δὲ αὐτῷ οἱ ἐπιχώριοι ἀρτύματι μετὰ κολοκύνθης ἑφθῆς σὺν ὄξει λαμβάνοντες. ἔχει δὲ ὡς κοκκία πολλὰ ἐπ᾽ ἄκρων.

Περὶ ἀνίσου. κεφ. υνθ.

Ἄνισον· οἱ δὲ, σίον· ῥωμαῖοι ἄνισουμ· σπερμάτιόν ἐστιν ἐν συρίᾳ γεννώμενον. ἐοικὸς σελίνῳ. περίμηκες. μέγα. πυρωτικόν. πινόμενον δὲ πρὸς σπλῆνα. καὶ δυσουρίαν ἢ ἐμμήνων ἐποχήν. χρῶνται δὲ αὐτῷ οἱ ἐπιχώριοι ἀρτύματι μετὰ κολοκύνθης ἑφθῆς σὺν ὄξει λαμβάνοντες. τοῦτο δὲ τὸ ἄνισον, τὴν μὲν καθόλου δύναμιν ἔχει θερμαντικήν. ξηραντικήν. εὔπνουν ἀνώδυνον. οὐρητικήν. διαχυτικήν. ὑδρωπικοῖς ἄδιψον πινόμενον. ἁρμόζει δὲ πρός τε τὰ ἰοβόλα τῶν ζώων καὶ πρὸς ἐμπνευματώσεις. κοιλίαν τε ἵστησι καὶ λευκὸν ῥοῦν. καὶ γάλα κατασπᾷ. καὶ συνουσίας παρορμᾷ. ὑποθυμιώμενον δὲ ταῖς ῥισὶ κεφαλαλγίαν παύει. καὶ τὰς ῥήξεις δὲ τῶν ὤτων, λεῖον σὺν ῥοδίνῳ ἐνσταζόμενον ἰᾶται. ἔστι δὲ αὐτοῦ κρεῖσσον τὸ νέον καὶ ἁδρόν. καὶ μὴ πιτυρῶδες. εὔτονον τῇ ὀσμῇ. πρωτεύει δὲ τὸ κρητικόν. ἔπειτα δὲ καὶ τὸ αἰγύπτιον.

Περὶ κάρου. κεφ. νξ.

Κάρος· σπερμάτιόν ἐστι γνώριμον· οὐρητικόν. θερμαντικόν. εὐστόμαχον. εὔστομον. πεπτικόν. μιγνύμενον ἐν ταῖς ἀντιδότοις καὶ ὀξυπόροις χρησίμως. ἀναλογοῦν ἀνίσῳ. ἡ δὲ ῥίζα ἑφθὴ ἐδώδιμος ὥσπερ σταφυλῖνος.

Περὶ ἀνήθου. κεφ. νξα.

Ἄνηθον τὸ ἐσθιόμενον· οἱ δὲ, πόλγιδος· οἱ δὲ, ἀνίκητον· προφῆται γόνος κυνοκεφάλου. ὁμοίως τρίχες κυνοκεφάλου· οἱ δὲ, γόνος ἑρμοῦ. αἰγύπτιοι ἀραχοῦ. ῥωμαῖοι ἄνηθουμ. ἄφροι σικκίελα. δᾶκοι πόλπουμ. ἀνήθου ξηροῦ τῆς κόμης καὶ τοῦ καρποῦ τὸ ἀφέψημα πινόμενον, γάλα κατασπᾷ. στρόφους τε καὶ ἐμπνευματώσεις παύει. κοιλίαν τε καὶ τοὺς ἐπιπολαίως ἐμμέτους ἵστησι. οὖρά τε κινεῖ. λυγμοὺς παρηγορεῖ. ἀμβλυωπεῖ τε τὰς ὄψεις καὶ γονὴν σβέννυσι συνεχῶς πινόμενον. χρήσιμον δὲ τὸ ἀφέψημα αὐτοῦ ταῖς γυναιξὶν ὑστερικαῖς εἰς ἐγκάθισμα. τὸ δὲ σπέρμα καυθὲν καὶ καταπλασθὲν, κονδυλώματα αἴρει.

Περὶ κυμίνου ἡμέρου. κεφ. νξβ.

Κύμινον τὸ ἥμερον εὔστομον. καὶ τούτου μᾶλλον τὸ αἰθιοπικόν. ὅπερ ἱπποκράτης βασιλικὸν ἐκάλεσε. δεύτερον τὸ αἰγύπτιον. εἶτα τὸ λοιπόν. φύεται ἐν γαλατίᾳ καὶ ἐν ἀσίᾳ καὶ κιλικίᾳ καὶ τερεντίᾳ. καὶ ἐν ἄλλοις πλείοσι τόποις. ἔστι δὲ θερμαντικόν. στυπτικόν. ξηραντικόν. ἁρμόζον πρὸς στρόφους καὶ ἐμπνευματώσεις. ἐγκλυζόμενον ἑφθὸν σὺν ἐλαίῳ καὶ καταπλασσόμενον σὺν ὠμῇ λύσει. δίδοται δὲ τοῖς ὀρθοπνοϊκοῖς σὺν ὀξυκράτῳ. θηριοδήκτοις δὲ σὺν οἴνῳ. διδύμων τε φλεγμοναῖς ἀρήγει σὺν σταφίδι καὶ αἰρίνῳ ἀλεύρῳ ἢ κηρωτῇ ἐπιτεθέν. ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον. καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας. σὺν ὄξει λεῖον προσενεχθέν. τρέπει δὲ καὶ χρῶτα ἐπὶ τὸ ὠχρότερον πινόμενόν τε καὶ συγχριόμενον.

Περὶ κυμίνου ἀγρίου. κεφ. νξγ.

Κύμινον ἄγριον. ῥωμαῖοι κύμινουμ ἀγρέστεμ. οἱ δὲ κύμινουμ σιλβάτικουμ. φύεται μὲν πλεῖστον καὶ ἐνεργέστερον ἐν λυκίᾳ καὶ ἀσίᾳ τῆς γαλατίας. καὶ ἐν καρχηδόνι τῆς ἱσπανίας. ἔστι δὲ θαμνίον ἔχον καυλὸν σπιθαμιαῖον. λεπτόν. ἐφ' οὗ φυλλάρια δ' ἢ ε' λεπτά. οἱονεὶ πεπριονισμένα. τὴν κατάσχισιν ὡς γηγίδιον. κεφάλια δὲ ἔχει ἐπ' ἄκρου ε' ἢ ϛ' στρογγύλα. μαλακά. ἐν οἷς ὁ καρπὸς ἀχυρώδης. γινόμενος δὲ δριμύτερος τοῦ ἡμέρου. φύεται δ' ἐν γεωλόφοις. πίνεται δὲ τὸ σπέρμα πρὸς στρόφους καὶ ἐμπνευματώσεις σὺν ὕδατι. σὺν ὄξει δὲ λυγμοὺς παύει. πρὸς δὲ τὰ ἰοβόλα καὶ πλάδον στομάχου σὺν οἴνῳ. αἴρει δὲ καὶ ὑπώπια μασηθὲν καὶ καταπλασθὲν σὺν μέλιτι καὶ σταφίδι. φλεγμονάς τε διδύμων ἰᾶται μετὰ τοῦ αὐτοῦ καταπλασσόμενον. Ἔστι καὶ ἕτερον γένος ἀγρίου κυμίνου ἐμφερὲς τῷ ἡμέρῳ. ἐξ ἑκάστου δ' ἄνθους ἀφίησι κεράτια μετέωρα. ἐν οἷς ἐστι σπέρμα ὅμοιον μελανθίῳ. τοῦτο πινόμενον, πρὸς ἑρπετοδήκτους ἄριστον ἀλέξημα. βοηθεῖ καὶ στραγγουριῶσι καὶ λιθιῶσι καὶ αἵματος θρόμβους οὐροῦσιν. ἐπιπινέτωσαν δὲ σελίνου σπέρμα ἀποζεσθέν.

Περὶ ἄμμινος. κεφ. νξδ.

Ἄμμι. ῥωμαῖοι ἄμμιουμ ἀλεξανδρίνουμ. ἔνιοι καὶ τοῦτο αἰθιοπικόν· οἱ δὲ, βασιλικὸν κύμινον καλοῦσιν. ἔνιοι δὲ ἑτέρας φύσεως τὸ αἰθιοπικὸν κύμινον ἔφασαν εἶναι.

ἑτέρας τὸ ἄμμι. γνώριμον δὲ τὸ σπερμάτιον μικρότερον πολλῷ τοῦ κυμίνου· καὶ ὀρειγανίζον τῇ γεύσει. ἐκλέγειν δὲ τὸ καθαρὸν καὶ μὴ πιτυρῶδες. δύναμιν δὲ ἔχει καὶ τοῦτο θερμαντικὴν πυρωτικὴν ξηραντικήν. ποιοῦν πρὸς στρόφους. δυσουρίας, καὶ θηριοδήκτοις πινόμενον σὺν οἴνῳ. ἄγει δὲ καὶ ἔμμηνα. μίγνυται καὶ τοῖς διὰ κανθαρίδων ἐκδορίοις πρὸς τὸ ἀντιπάσχειν ταῖς ἐπιγινομέναις δυσουρίαις. καὶ ὑπώπια καταπλασθὲν σὺν μέλιτι αἴρει. ἐπιτρέπει δὲ τὴν χρόαν πινόμενον καὶ συγχριόμενον ἐπὶ τὸ χλωρότερον. μετὰ σταφίδος ἢ ῥητίνης ὑποθυμιώμενον, ὑστέραν ἀποκαθαίρει.

Περὶ κορίου. κεφ. υξε.

Κόριον ἢ κορίαννον. αἰγύπτιοι ὄχιον. ἄφροι γοΐδ. γνώριμον. δύναμιν ἔχον ψυκτικήν. ὅθεν καταπλασσόμενον μετὰ ἄρτων ἢ ἀλφίτων, ἐρυσιπέλατα καὶ ἕρπητας ἰᾶται. σὺν μέλιτι δὲ καὶ σταφίδι ἐπινυκτίδας. καὶ διδύμων φλεγμονὰς καὶ ἄνθρακας θεραπεύει. μετὰ ἐρεγμοῦ δὲ χοιράδας καὶ φύματα διαλύει. τὸ δὲ σπέρμα ὀλίγον μετὰ ποθὲν μετὰ γλυκέος ἕλμινθας ἐκβάλλει. τὸ σπέρμα τοῦτο ἐστὶ γεννητικόν. πλεῖον δὲ ληφθὲν κινεῖ τὴν διάνοιαν ἐπικινδύνως. ὅθεν δεῖ φυλάττεσθαι τὴν πλείονα καὶ συνεχῆ χρῆσιν αὐτοῦ. ὁ δὲ χυλὸς σὺν ψιμμυθίῳ ἢ λιθαργύρῳ καὶ ὄξει καὶ ῥοδίνῳ καταχριόμενος, ὠφελεῖ τὰς κατὰ τὴν ἐπιφάνειαν φλεγμονὰς τὰς πυρώδεις.

Περὶ γερανίου τοῦ μεγάλου. κεφ. υξϛ.

Γεράνιον τὸ μέγα. οἱ δὲ, συγχίτην. ῥωμαῖοι λαμπούκα. ἄφροι σιθλέας. καυλὸν ἀνίησι βραχύν. ὑπέρυθρον. ἀκανθώδη. ὑπόκενον. φύλλα ἔχει ἐκ διαστημάτων ἐπεσχισμένα ἀραιῶς. σόγχῳ ἐμφερῆ τὴν περιφέρειαν. ἄνθη μήλινα ἐν κεφαλίοις ὑπομήκεσι. δύναμιν ἔχει ψυκτικήν. μετρίως ὑποστύφουσαν. ὅθεν στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενον ἁρμόζει. ὁ δὲ χυλὸς καταῤῥοφούμενος, δηγμὸν πραΰνει. ἡ δὲ πόα σὺν τῇ ῥίζῃ καταπλασθεῖσα, σκορπιοπλήκτοις ἀρήγει.

Περὶ γερανίου τοῦ μικροῦ. κεφ. υξζ.

Γεράνιον τὸ μικρόν. οἱ δὲ καὶ τοῦτο συγχίτην καλοῦσιν. οἱ δὲ, σήτιμον ἄγριον. ῥωμαῖοι ἴντυβουμ ἀγρέστεμ. σιθλέσαδε. φύλλα ἔχει τὰ αὐτὰ ἐκ διαστημάτων ἐπεσχισμένα τὴν περιφέρειαν. καυλία δὲ ἀνίησι τρυφερὰ καὶ χλωρά. ἐν οἷς ἄνθη μήλινα. κύκλον περιγράφοντα. δύναμιν δὲ ἔχει καὶ αὐτὸ τὴν αὐτὴν τῷ προειρημένῳ.

Περὶ σελίνου. κεφ. υξη.

Σέλινον κηπαῖον. ἁρμόζει ἡ πόα πρὸς ἃ καὶ τὸ κορίον. καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς μετὰ ἄρτου, ἢ πολυπάλης ἀλφίτου καταπλασσόμενον. καὶ καῦσον στομάχου παρηγορεῖ. μαστούς τε χονδριοῦντας ἀνίησι. κινεῖ τε οὖρα ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον. καὶ τὸ ἀφέψημα αὐτοῦ τε καὶ τῶν ῥιζῶν πινόμενον, ἀντιπάσχει θανασίμοις φαρμάκοις. ἐμέτους κινοῦν. κοιλίαν τε ἐπέχει. τὸ δὲ σπέρμα ἐστὶν οὐρητικώτερον. βοηθοῦν καὶ θηριοδήκτοις. καὶ τοῖς λιθάργυρον πεπωκόσι. πνευμάτων τε ἐστὶ διαλυτικόν. μίγνυται δὲ καὶ ἀνωδύνοις καὶ θηριακαῖς καὶ βηχικαῖς χρησίμως.

Περὶ ἐλαιοσελίνου. κεφ. υξθ.

Ἐλεοσέλινον. οἱ δὲ, πεδινόν. οἱ δὲ, ὑδροσέλινον ἄγριον. ῥωμαῖοι ἄπιουμ ῥούστικουμ. γινόμενον ἐν τοῖς ἐφύδροις τόποις, μεῖζον τοῦ ἡμέρου σελίνου. ποιεῖ δὲ ὅσα καὶ τὸ κηπευτόν.

Περὶ ὀρεοσελίνου. κεφ. υο.

Ὀρεοσέλινον. οἱ δὲ, πετροσέλινον ἄγριον, ῥωμαῖοι ἄπιουμ. αἰγύπτιοι ἀνώνιμ. καυλὸς ἐστὶ

σπιθαμιαῖος ὡς ἐκ ῥίζης λεπτῆς. περὶ δὲ αὐτὸν κλωνάρια καὶ κεφάλια μηκωνίῳ παρεμφερῆ· λεπτότερα μέντοι ἱκανῶς. ἐφ' ὧν ὁ καρπὸς ἐπιμήκης. δριμύς. λεπτὸς. εὐώδης. ἐοικὼς κυμίνῳ. φύεται δὲ ἐν τόποις πετρώδεσι καὶ ὀρεινοῖς. δύναμιν δὲ ἔχει ὁ καρπὸς καὶ ἡ ῥίζα οὐρητικήν. ποθέντες ἐν οἴνῳ. ἄγει δὲ καὶ ἔμμηνα. μίσγονται δὲ καὶ ἀντιδότοις καὶ ταῖς διουρητικαῖς καὶ θερμαντικαῖς δυνάμεσιν. οὐ δεῖ δὲ πλανᾶσθαι νομίζοντας τὸ ὀρεοσέλινον εἶναι τὸ ἐν πέτραις φυόμενον. ἄλλο γάρ ἐστι τὸ πετροσέλινον.

Περὶ πετροσελίνου. κεφ. υοα.

Σέλινον τὸ καὶ πετροσέλινον. τοῦτο φύεται ἐν Μακεδονίᾳ. ἐν ἀποκρήμνοις τόποις. σπέρμα ἔχον ἐοικὸς ἀμμεῖ. εὐωδέστερον δὲ καὶ δριμὺ καὶ ἀρωματίζον. οὐρητικόν. ἐμμήνων ἀγωγόν. ἁρμόζει δὲ καὶ πρὸς στομάχου καὶ κώλου ἐμπνευματώσεις καὶ στρόφους. πρός τε πλευρᾶς πόνους καὶ νεφρῶν καὶ κύστεως ἐν ποτῷ λαμβανόμενον. μίσγονται δὲ καὶ ταῖς οὐρητικαῖς ἀντιδότοις.

Περὶ ἱπποσελίνου. κεφ. υοβ.

Ἱπποσέλινον. οἱ μέν, γρίηλον. οἱ δέ, ἀγριοσέλινον. οἱ δέ, σμύρνιον καλοῦσι. ῥωμαῖοι δὲ ὄλυς ἄτρουμ. ἑτέρου τινὸς ὄντος λεγομένου σμυρνίου ὑπάρχοντος ὡς αὐτίκα ἱστορήσομεν. ἔστι δὲ μεῖζον καὶ λευκότερον τοῦ κηπευτοῦ σελίνου. καυλὸς κοῖλος. ὑψηλός. τρυφερός. οἱονεὶ γραμμὰς ἔχων. φύλλα πλατύτερα. ὑποφοινισσόμενα. ἐν οἷς ἐστιν ὡς λιβανωτίδος κόμη μεστὴ ἀνθοῦς. κατὰ κορύμβους πρὶν ἐξανθῆσαι συνεστῶσα. σπέρμα δὲ μέλαν. ἐπιμῆκες. ναστόν. δριμύ. ἀρωματίζον. ῥίζα εὐώδης. λευκή. εὔστομος. οὐ παχεῖα. φύεται ἐν συσκίοις καὶ παρ' ἕλεσι. λαχανεύεται δὲ ὥσπερ τὸ σέλινον. καὶ ἡ ῥίζα δὲ ἑφθὴ καὶ ὠμὴ ἐσθίεται. τά τε φύλλα καὶ οἱ καυλοὶ ἐσθίονται ἑφθά. καθ' ἑαυτά τε καὶ μετὰ ἰχθύων σκευάζεται. καὶ ὠμὰ δὲ ταριχεύεται εἰς ἁλμαίας. δύναμιν δὲ ἔχει ὁ καρπὸς πινόμενος ἐν οἰνομέλιτι, ἐμμήνων ἀγωγόν. θερμαίνει τε τοὺς ῥιγοῦντας πινόμενος καὶ συγχριόμενος. στραγγουρίαις τε βοηθεῖ. καὶ ἡ ῥίζα δὲ τὰ αὐτὰ ποιεῖ.

Περὶ σμυρνίου. κεφ. υογ.

Σμύρνιον ὅπερ ἐν Κιλικίᾳ πετροσέλινον καλοῦσι γεννώμενον πλεῖστον ἐν τῷ λεγομένῳ Ἀμανῷ ὄρει. καὶ τοῦτο καυλὸν μὲν ἔχει ὅμοιον σελίνῳ. παραφυάδας ἔχοντα πολλάς. φύλλα δὲ πλατύτερα πρὸς τὴν γῆν. καὶ ὑποπερικλᾶται. ὑπολίπαρα. ῥωμαλέα καὶ εὐώδη σὺν δριμύτητι. φαρμακώδη τε καὶ ὑπομηλίζοντα τῇ χρόᾳ. σκιάδιον δὲ ἐπὶ τῷ καυλῷ ἀνηθοειδές. σπέρμα στρογγύλον. ὅμοιον τῷ τῆς κράμβης. μέλαν. δριμύ. γινόμενον ὡς σμύρνη ἐν αὐτῷ ἐνὸς ποιοῦν. ἡ δὲ ῥίζα δριμεῖα. εὐώδης. ἁπαλή. πολύχυλος. δάκνουσα τὴν φάρυγγα. φλοιὸν ἔχουσα, ἔξωθεν μὲν μέλανα. ἔνδοθεν δὲ χλωρὸν ἢ ὑπόλευκον. φύεται δὲ ἐν πετρώδεσι τόποις καὶ γεωλόφοις. καὶ ἀνίκμοις γωνίαις χερσευούσαις. δύναμιν δὲ ἔχει ἡ ῥίζα καὶ ἡ πόα καὶ ὁ καρπὸς θερμαντικήν. λαχανεύεται δὲ καὶ εἰς τὰς ἁλμαίας τὰ φύλλα. κοιλίαν τε ἵστησιν. ἡ δὲ ῥίζα πινομένη ἑρπετοδήκτοις ἁρμόζει. πραΰνει δὲ καὶ βῆχας καὶ ὀρθοπνοίας. καὶ δυσουρίας ἰᾶται. καταπλασσομένη δὲ τὰ πρόσφατα οἰδήματα, καὶ φλεγμονὰς καὶ σκληρίας διαφορεῖ. τραύματά τε ἄχρις ἐπουλώσεως ἄγει. ζεσθεῖσα δὲ καὶ προστεθεῖσα ἐξαμβλώσκει. καὶ τὸ σπέρμα δὲ αὐτῆς, πρὸς νεφροὺς καὶ σπλῆνα καὶ κύστιν ἁρμόζει. ἄγει δὲ καὶ ἔμμηνα καὶ δεύτερα. πρός

τε

πε ἰσχιάδας μετ' οἴνου πινόμενον ἁρμόζει. καὶ στομάχου ἐμπνευματώσεις πραΰνει. ἔστι δὲ καὶ ὑδρωποποιόν. ἐρευκτικόν. ἰδίως πινόμενον πρὸς ὕδρωπας καὶ περιόδους.

Περὶ ἐλαφοβόσκου. κεφ. νοδ.

Ἐλαφόβοσκον· οἱ δὲ, ἐλαφικόν· οἱ δὲ νεφέλιον· οἱ δὲ, ὀφιογένιον· οἱ δὲ, ὀφιοκτόνον· οἱ δὲ, ἐρπυξή· οἱ δὲ, λύμη. ῥωμαῖοι κερβιονέλλουμ. αἰγύπτιοι χιμίς. ἄφροι ἀσκαυκαού. καυλός ἐστι λιβανωτίδι ἢ μαράθρῳ ἐμφερὴς γεγονιωμένος. φύλλα δὲ δάκτυλα τὸ πλάτος. ἱκανῶς τῷ μήκει ὡς τερεβίνθου. περικεκλασμένα. τραχέα ποσῶς ἔχει δὲ παραφυάδας ἱκανὰς ὁ καυλὸς. σκιάδια ἐχούσας ὅμοια ἀνήθῳ. ἄνθη ὑπομήλινα. καὶ τὸ σπέρμα ἀνήθῳ ἐμφερές. ῥίζα ὡς τριδάκτυλος τὸ μῆκος. πάχος δακτύλου. λευκή. γλυκεῖα. ἐδώδιμος. καὶ ὁ καυλὸς δὲ λαχανεύεται ἀρτιφυὴς ὤν. ταύτην φασὶ τὴν πόαν τὰς ἐλάφους νεμηθείσας, ἀντέχειν τοῖς τῶν ἑρπετῶν δήγμασι. ὅθεν καὶ τὸ σπέρμα δίδοται τοῖς ἑρπετοδήκτοις σὺν οἴνῳ.

Περὶ μαράθρου. κεφ. νοε.

Μάραθρον. αὐτὴ ἐσθιομένη ἡ πόα, δύναται γάλα κατασπᾶν· καὶ τὸ σπέρμα δὲ πινόμενον ἢ συνεψόμενον πτισάνῃ. τὸ δὲ ἀφέψημα τῆς κόμης ὑποτεθὲν, νεφριτικοῖς τοῖς περὶ κύστιν χρήσιμον. διουρητικὸν ὑπάρχον. ἁρμόζει δὲ ἑρπετοδήκτοις σὺν οἴνῳ πινόμενον. καὶ καταμήνια ἄγει. ἐν πυρετοῖς τε ναυτίαν καὶ καῦσον στομάχου παραιτεῖται μετὰ ψυχροῦ ὕδατος πινόμενον. αἱ δὲ ῥίζαι λεῖαι σὺν μέλιτι καταπλασθεῖσαι, κυνοδήκτα θεραπεύουσιν. ὁ δὲ χυλὸς ἐκθλιβέντων τῶν καυλῶν καὶ τῶν φύλλων ἐν ἡλίῳ ξηρανθεὶς, εἰς τὰ ὀφθαλμικὰ ὅσα πρὸς ὀξυδορκίαν σκευάζεται χρησίμως. χυλίζεται δὲ καὶ τὸ σπέρμα πρὸς τὰ αὐτὰ χλωρόν. ἔτι σὺν τοῖς φύλλοις καὶ τοῖς ἀκρέμοσι. καὶ ἡ ῥίζα κατὰ τὴν πρώτην ἐκβλάστησιν. ἐν δὲ τῇ πρὸς ἑσπέραν ἰβηρίᾳ, καὶ ὀπὸν ἀνίησιν ὅμοιον κόμμει. ἀποθεριζόντων ἐν τῇ ἀνθήσει μέσον τὸν καυλὸν τῶν ἐπιχωρίων. καὶ πυρὶ παρατιθέντων. ἵνα ὑπὸ τῆς θερμασίας οἱονεὶ ἀφιδροῦσαν ἐκβάλῃ τὸ κόμμι. ἔστι δὲ ἐνεργέστερον τοῦ χυλοῦ πρὸς τὰ ὀφθαλμικὰ τοῦτο.

Περὶ ἱππομαράθρου. κεφ. νος.

Ἱππομάραθρον. οἱ δὲ, μαραθίς. οἱ δὲ, μάραθρον ἄγριον. αἰγύπτιοι σαμψώ. προφῆται θυμβρόλιον. ῥωμαῖοι φαινίκουλουμ ἱράτικουμ. οἱ δὲ, φαινίκουλους. οἱ δὲ, κουίνους. οἱ δὲ, μιούμ· γάλλοι σιστραμεόρ. μάραθρόν ἐστιν ἄγριον μέγα. φέρει δὲ σπέρμα κάγχρυι ὅμοιον. ῥίζα δὲ ὕπεστιν εὐώδης. ἥτις πινομένη στραγγουρίας ἰᾶται. ἔμμηνά τε ἄγει προστιθεμένη. τὸ δὲ σπέρμα καὶ ἡ ῥίζα κοιλίαν ἵστησι πινόμενα. θηριοδήκτοις τε βοηθεῖ. καὶ λίθους θρύπτει καὶ ἴκτερον ἀποκαθαίρει. τῶν δὲ φύλλων τὸ ἀφέψημα πινόμενον γάλα ἄγει. καὶ τὰς ἐκ τόκου τῶν γυναῖκας ἀποκαθαίρει. καλεῖται καὶ ἕτερον ἱππομάραθρον. φύλλα ἔχον στενὰ μικρὰ προμήκη. καρπὸν δὲ στρογγύλον πρὸς τὸν τοῦ κορίου. δριμὺν. εὐώδη. θερμαντικόν. ἀναλογεῖ δὲ αὐτοῦ ἡ δύναμις τῷ προειρημένῳ ἀσθενέστερον ἐνεργοῦσα.

Περὶ δαύκου. κεφ. νοζ.

Δαῦκος. οἱ δὲ, δίρκαιον καλοῦσιν. ὁ μέν τις ἐστὶ κρητικός. μαράθρῳ ἔχων τὰ φύλλα ὅμοια. μικρότερα δὲ καὶ λεπτότερα. καυλὸν σπιθαμιαῖον. σκιάδιον ὅμοιον κοριάννῳ. ἄνθη λευκά. ἐν δὲ τούτοις ὁ καρπὸς δριμύς. λευκός. δασύς. ἐν τῷ διαμασᾶσθαι εὐώδης. ῥίζα

δακτύλου τὸ πάχος. τὸ δὲ μῆκος σπιθαμιαῖον. γεννᾶται δὲ ἐν πετρώδεσι τόποις καὶ εὐηλίοις. ὁ δέ τις αὐτῶν ἐστι σελίνῳ ἀγρίῳ παραπλήσιος. ἀρωματώδης, δριμὺς καὶ εὐώδης. γευομένῳ καὶ πυρώδης. διαφέρει δὲ ὁ κρητικός. τὸ δὲ ῥίζιον εἴδους κορίῳ τὰ φύλλα ἔοικε. καὶ τὰ ἄνθη λευκά. κεφαλὴν δὲ ἔχει καὶ καρπὸν ὅμοια ἀνήθῳ. ἐφ' ἧς σκιάδιον ἐμφερὲς σταφυλίνῳ. σπέρματος τῷ μήκει πλήρους ὡς κυμίνου δριμέος. τὸ δὲ σπέρμα πάντων δύναμιν ἔχει θερμαντικὴν πινόμενον. ἐμμήνων, ἐμβρύων καὶ οὔρων ἀγωγόν. καὶ στρόφων ἀπαλλακτικόν. βηχῶν χρονίων πραϋντικόν. ἀρήγει δὲ καὶ φαλαγγιοδήκτοις ποθὲν σὺν οἴνῳ. διαφορεῖ δὲ καὶ οἰδήματα καταπλασθέν. ἡ δὲ χρῆσις τῶν μὲν ἄλλων τοῦ σπέρματος μόνου. τοῦ δὲ κρητικοῦ καὶ τῆς ῥίζης. ἥτις μάλιστα πρὸς τὰ θηρία πίνεται μετ' οἴνου.

Περὶ δελφίνου. κεφ. νοη.

Δελφίνιον. οἱ δέ, διάχυσις. οἱ δὲ διάχυσοι. οἱ δέ, παράλυσις. οἱ δέ, κάμμαρος. οἱ δέ, ὑάκινθος. οἱ δέ, δελφινιάς. οἱ δὲ νήριον. οἱ δέ, νηρεάδιον. οἱ δέ, σώσανδρον. οἱ δέ, κρόνιον. ῥωμαῖοι βούκινος μίνορ. κλῶνας ἀνίησι διασπιθαμιαίους ἢ καὶ μείζονας ἀπὸ μιᾶς ῥίζης. περὶ οὓς φυλλάρια ἐπεσχισμένα λεπτὰ τῷ μήκει. δελφινοειδῆ. ὅθεν καὶ ὠνόμασται. ἄνθος δὲ ὅμοιον λευκοΐῳ. ἐμπόρφυρον. σπέρμα ἐν λοβοῖς κέγχρῳ ἐμφερές. ὃ βοηθεῖ ποθὲν μετ' οἴνου σκορπιοπλήκτοις. ὡς οὐδὲν ἕτερον. φασὶ δὲ καὶ τοὺς σκορπίους παρατεθείσης τῆς πόας παραλύεσθαι. ἀπράκτους τε καὶ ναρκώδεις γίνεσθαι. ὑφαιρουμένης δὲ εἰς τὸ αὐτὸ καθεστάναι. φύεται δὲ ἐν τραχέσι καὶ εὐηλίοις τόποις.

Περὶ δελφινίου ἑτέρου. κεφ. νοθ.

Δελφίνιον ἕτερον. οἱ δέ, ὑάκινθον. ῥωμαῖοι βουκίνους. καὶ αὐτὸ ἐμφερὲς τῷ πρὸ αὐτοῦ. τοῖς δὲ φύλλοις καὶ τοῖς κλωνίοις ἰσχνότερον πολλῷ. δύναμιν ἔχει καὶ αὐτὸ τὴν αὐτὴν τῷ προειρημένῳ. οὐχ οὕτως δὲ ἐνεργές.

Περὶ πυρέθρου. κεφ. υπ.

Πύρεθρον. οἱ δέ, δορύκνιον. οἱ δέ, πύρινον. οἱ δέ, πύρωτον. οἱ δέ, πύραθρον. οἱ δέ, ἀρνὸς πυρίτης. προφῆται πυρίτης. ῥωμαῖοι σαλίβαρις. πόα ἐστὶ καυλὸν ἀνιεῖσα καὶ φύλλα ὡς περ δαῦκος ἄγριος καὶ μάραθρον. σκιάδιον δὲ ὡς ἀνήθου περιφερές. ῥίζα δακτύλου μεγάλου τὸ πάχος. μακρά. γευομένῳ πυρωτικωτάτη. φλέγματος ἐστὶν ἑλκτική. διὸ καὶ ταῖς ὀδονταλγίαις βοηθεῖ μετ' ὄξους ἑψηθεῖσα καὶ διακλυζομένη. ἄγει δὲ καὶ φλέγμα διαμασηθεῖσα. συγχριομένη δὲ μετ' ἐλαίου, ἱδρῶτας κινεῖ. ποιοῦσα πρὸς τὰ χρόνια ῥίγη. καὶ πρὸς ἐψυγμένα δὲ ἢ παρειμένα μέρη τοῦ σώματος, ἄκρως ἁρμόζει.

Περὶ λιβανωτίδος. κεφ. υπα.

Λιβανωτὶς διαστή. ἡ μέν τις κάρπιμος. ὑπὸ ἐνίων δὲ ζέα. ἢ καμψάνεμα καλουμένη. ἧς ὁ καρπὸς κάγχρυς καλεῖται. φύλλα δὲ ἔχει μαράθρῳ ὅμοια. παχύτερα δὲ καὶ πλατύτερα ῥοχθωδῶς. τῷ ἐπὶ τῆς γῆς ἐστρωμένα. εὐώδη. καυλὸν δὲ ὅσον πήχεως καὶ μείζονα. μασχάλας ἔχοντα πολλάς. καὶ ἐπ' ἄκρου σκιάδιον. ἐφ' οὗ καρπὸς πολὺς λευκὸς ἐοικὼς σπονδύλῳ. περιφερής. γωνίας ἔχων. δριμύς. ῥητινίζων. ἐν δὲ τῷ διαμασᾶσθαι τῶν καιόντων τὴν γεῦσιν. ῥίζα δὲ, λευκή. εὐμεγέθης. ὄζουσα λιβανωτοῦ. ἡ δὲ ἑτέρα κατὰ πάντα ἔοικυῖα τῇ πρὸ αὐτῆς σπέρμα φέρει πλατύ. μέλαν. ὡς σφόνδυλον. εὐῶδες οὐ πυρωτικόν. ῥίζαν ἐκ μὲν τῶν ἐκτὸς, μέλαιναν. θλασθεῖσαν δὲ λευκήν. ἡ δὲ λεγομένη ἄκαρπος κατὰ πάντα ὅμοια οὖσα ταῖς προειρημέναις, οὔτε καυλὸν ἀνίησιν οὔτε ἄνθος οὔτε σπέρμα. φύεται δὲ ἐν πετρώδεσι καὶ τραχέσι τόποις. πασῶν δὲ κοινῶς ἡ πόα καταπλασθεῖσα λεία αἱμορροΐδας στέλ-

λεῖ. φλεγμονάς τε τὰς κατὰ δακτύλιον πραΰνει. καὶ κονδυλώματα καὶ χιράδας.
καὶ τὰ δυσεπούλωτα τῶν ἀποστημάτων συμπέττει. αἱ δὲ ῥίζαι ξηραὶ σὺν μέλιτι ἕλκη ἀνα-
καθαίρουσι. καὶ στρόφους ἰῶνται. καὶ θηριοδήκτοις ἁρμόζουσι σὺν οἴνῳ πινόμεναι. ἔμ-
μηνά τε ἄγουσι καὶ οὖρα. διαφοροῦσι δὲ καὶ οἰδήματα παλαιὰ καταπλασσόμεναι. ὁ δὲ
χυλὸς τῆς ῥίζης καὶ τῆς πόας ὀξυδερκής. μιγνύμενος μέλιτι καὶ ἐγχριόμενος. ὁ δὲ
καρπὸς πινόμενος, τὰ αὐτὰ ποιεῖ. βοηθεῖ καὶ ἐπιληψίαις καὶ ταῖς ἐν θώρακι παλαι-
αῖς διαθέσεσιν. ἰκτερικοῖς τε μετὰ πεπέρεως καὶ οἴνου διδόμενος. ἔστι δὲ καὶ ἱδρω-
τικὸς σὺν ἐλαίῳ ἀλειφόμενος. ἁρμόζει καὶ ῥήγμασι καὶ σπάσμασι. ποδάγραις τε
καταπλασσόμενος λεῖος σὺν αἰρίνῳ ἀλεύρῳ καὶ ὄξει. ἀλφούς τε σμήχει. μιγνύμε-
νος ὄξει δριμυτάτῳ. τῷ σπέρματι δὲ εἰς τὰ πωτήματα χρῆσθαι δεῖ τῆς μὴ τὸ κάγχρυ
φερούσης λιβανωτίδος. δριμὺ γὰρ ἐκεῖνο καὶ τραχυντικὸν τῆς ἀρτηρίας. Θεόφραστος
δὲ ἱστορεῖ μετὰ τῆς ἐρεικης λιβανωτίδος θριδακίνην ἀγρίαν τῇ πικρᾷ ὅμοια φύλλα ἔχου-
σαν φύεσθαι. ῥίζαν δὲ βραχεῖαν. καθαίρειν δὲ ἄνω καὶ κάτω ταύτην ποθεῖσαν. λευκό-
τερα μέντοι καὶ τραχύτερα τὰ φύλλα τῶν τῆς θρίδακος.

Περὶ κάγχρυος. κεφ. υπβ.

Τὸ μέντοι κάγχρυ δύναμιν ἔχει θερμαντικὴν. ἀναξηραντικὴν σφόδρα. ὅθεν ἁρμό-
ζει σμήγμασι μιγνύμενον πρὸς ῥευματιζομένους ὀφθαλμούς. ἐπὶ τῆς κεφαλῆς ἐμ-
πλασσόμενον. καὶ ἀποσμώμενον μετὰ ἡμέρας τρεῖς.

Περὶ λιβανωτίδος. κεφ. υπγ.

Λιβανωτὶς ἣν ῥωμαῖοι καλοῦσιν οὐσμάρινα. καὶ οἱ στεφανοπλόκοι χρῶνται. ῥάβδοι εἰσὶ
λεπταί. περὶ ἃς τὰ φύλλα λεπτά. πυκνά. ὑπομήκη καὶ ἰσχνά. ἔνδοθεν λευκά. ἐκ δὲ τοῦ
ἐκτὸς, χλωρὰ βαρύοσμα. δύναμιν δὲ ἔχει θερμαντικὴν. ἰκτέρου ἰατικήν. ἐαύτης αὐ-
τὴν ἑψήσας ἐν ὕδατι δὸς πρὸ τῶν γυμνασίων πιεῖν. εἶτα γυμνάζων λούη καὶ οἴνῳ ποτίζη.
μίγνυται δὲ καὶ ἀκόποις καὶ τῷ γλευκίνῳ χρίσματι.

Περὶ σφονδύλου. κεφ. υπδ.

Σφονδύλιον. οἱ δὲ, ἀράγγην, οἱ δὲ, φαλάγγιον. οἱ δὲ, ἀσέελον. οἱ δὲ, νήσυρις. οἱ δὲ, σφονδυλίς.
οἱ δὲ, χορόδακον. οἱ δὲ, οἰνάνθη. ῥωμαῖοι ἔρβα ῥουτινάλις. αἰγύπτιοι ἀψαφέρ. προφῆται
ὄσιρις. φύλλα μὲν ἔχει κατὰ ποσὸν ἐοικότα πλατάνῳ πρὸς τὰ τοῦ πάνακος. καυ-
λοὺς δὲ πηχυαίους ἢ καὶ μείζονας. ἐοικότας μαράθρῳ. σπέρμα δὲ ἐπ' ἄκρῳ ὅμοιον σε-
σέλει. διπλοῦν. πλατύτερον δὲ καὶ λευκότερον καὶ ἀχυρωδέστερον. βαρύοσμον. ἄνθη
ὠχρὰ ἢ λευκά. ῥίζαν λευκὴν. ῥαφανῷ ἐμφερῆ. φύεται δὲ ἐν ἑλώδεσι καὶ ἐνύδροις
χωρίοις. ὁ δὲ καρπὸς αὐτοῦ ποθεὶς, ἐκκρίνει κατὰ κοιλίαν φλεγματώδη. ἰᾶται δὲ πι-
νόμενον ἡπατικούς. ἰκτερικούς. ὀρθοπνοικούς. ἐπιληπτικούς. καὶ ὑστερικὴν πνίγα. ὑ-
ποθυμιώμενος δὲ ἀνακαλεῖται τοὺς καταφερομένους. σὺν ἐλαίῳ δὲ ἐμβρεχόμενος
τῇ κεφαλῇ, ἁρμόζει φρενιτικοῖς. ληθαργικοῖς. κεφαλαλγοῦσιν. ἐπέχει δὲ καὶ ἕρπητας
σὺν πηγάνῳ καταπλασθείς. ἡ δὲ ῥίζα δίδοται ἰκτεριῶσι καὶ ἡπατικοῖς. περιξυσθεῖσα
δὲ περιτήκει τύλους τοὺς ἐν σύριγξι. τοῦ δὲ ἄνθους χλωροῦ ὁ χυλὸς πρὸς ἑλκούμενα ὦτα καὶ
πυορροοῦντα ἁρμόζει. ἀποτίθεται δὲ σκευαζόμενος ὡς τὰ λοιπὰ χυλίσματα.

Περὶ νάρθηκος. κεφ. υπε.

Νάρθηξ. ῥωμαῖοι φέρουλαμ. τούτου χλωροῦ ὄντος ἡ ἐντεριώνη πινομένη αἱμοπτυικοὺς καὶ

κοιλιακοὺς ὠφελεῖ. καὶ ἐχιοδήκτοις δίδοται σὺν οἴνῳ. καὶ τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας ἐπέχει ἐντεθεῖσα. τὸ δὲ σπέρμα στροφουμένους πινόμενον ὠφελεῖ. καὶ ἱδρῶτας κινεῖ χριόμενον μετ' ἐλαίου. οἱ δὲ καυλοὶ βρωθέντες κεφαλαλγεῖς εἰσί. ταριχεύονται δὲ καὶ εἰς τὰς ἁλμεύσεις. ὁ γοῦν νάρθηξ καυλὸν ἀναφέρει τρίπηχυν πολλάκις. φύλλα δὲ ἔχει μαράθρῳ ἐμφερῆ. παχύτερα δὲ πολὺ καὶ μείζονα. ἐξ οὗ καὶ τὸ σαγάπηνον γίνεται. κολαπτομένου πρὸς τῇ ῥίζῃ.

Περὶ πευκεδάνου. κεφ. υπϛ.

Πευκέδανος. οἱ δὲ, ἄγριον. οἱ δὲ, ἀγριόφυλλον. προφῆται ἀγαθὸς δαίμων. οἱ δὲ πινάστελλουμ. ῥωμαῖοι σταταίραμ. καυλὸν ἀνίησι λεπτόν. ἰσχνόν. μαράθρῳ ὅμοιον. κόμην δὲ ἔχει περὶ τὴν ῥίζαν ἱκανὴν καὶ πυκνήν. ἄνθος μήλινον. ῥίζαν μέλαιναν. βαρύοσμον. ἁδράν. μεστὴν ὀποῦ. φύεται ἐν ὄρεσι συσκίοις. ὀπίζεται δὲ τῆς ῥίζης ἁπαλῆς ἀποτεμνομένης μαχαίρᾳ. καὶ τὸ ἀποῤῥέον εὐθὺς ἐν σκιᾷ τίθεται. ὑπὸ γὰρ τοῦ ἡλίου ἀνίεται. ἐν δὲ τῷ συλλέγεσθαι κεφαλαλγίαν ποιεῖ καὶ σκοτώματα. ἐὰν μή τις προδιαχρίσῃ αὑτοῦ τὰς ῥῖνας ῥοδίνῳ καὶ τὴν κεφαλὴν προκαταβρέξῃ. εὔχρηστος δὲ γίνεται ἡ ἐπικεῖσα ἡ ῥίζα. ὀπίζουσι δὲ καὶ οἱ καυλοὶ καὶ χυλίζονται. καὶ ἡ ῥίζα ὡς μανδραγόρας. ἧττον δὲ ἐνεργεῖ τοῦ ὀποῦ ὁ χυλός. καὶ ταχὺ ἐκπνεῖ. ἐνίοτε δὲ εὑρίσκεται προσπεπηγὸς δάκρυον. ὅμοιον λιβανωτῷ τοῖς καυλοῖς καὶ ταῖς ῥίζαις προσπεπλασμένος. τοῦ δὲ ὀποῦ διαφέρει ὁ ἐν σαρδονίᾳ καὶ σαμοθράκῃ γεννώμενος. βαρύοσμος. ἔγκιῤῥος. θερμαίνων τὴν γεῦσιν. ἁρμόζει δὲ σὺν ὄξει καὶ ῥοδίνῳ καταχριόμενος, ληθαργικοῖς. φρενιτικοῖς. σκοτωματικοῖς. ἐπιληπτικοῖς. κεφαλαλγοῦσι χρονίως. παραλυτικοῖς. ἰσχιαδικοῖς. σπωμένοις. καὶ καθόλου τοῖς περὶ νεῦρα πάθεσι συγχριόμενος μετ' ἐλαίου καὶ ὄξους. ἔστι δὲ καὶ ὀσφραντικὸς πνιγμὸς ὑστερικῆς. καὶ τῶν καταφερομένων ἀναληπτικός. διώκει δὲ θηρία θυμιώμενος. ἁρμόζει δὲ καὶ πρὸς ὠταλγίαν ἐνσταζόμενος σὺν ῥοδίνῳ. καὶ πρὸς ὀδονταλγίαν ἐντιθέμενος βρώμασι. ποιεῖ δὲ καὶ πρὸς βῆχας μετ' ᾠοῦ λαμβανόμενος. δυσπνοίαις τε καὶ στρόφοις καὶ πνευματικαῖς διαθέσεσιν ἁρμόζει. κοιλίαν τε ἠπίως μαλάσσει. καὶ σπλῆνα τήκει. καὶ δυστοκίαις δεόντως ἀρήγει. πρός τε πόνους καὶ διατάσεις κύστεως καὶ νεφρῶν πινόμενος ποιεῖ. ἀναστομοῖ δὲ καὶ ὑστέραν. χρησίμη δὲ καὶ ἡ ῥίζα πρὸς τὰ αὐτὰ ἔλαττον ἐνεργοῦσα. πίνεται δὲ αὐτῆς τὸ ἀφέψημα. καθαίρει δὲ λεία ξηρὰ τὰ ῥυπαρὰ ἕλκη. καὶ λεπίδας ἀπὸ ὀστέων ἀφίστησι. καὶ ἐπουλοῖ τὰ παλαιά. μίσγεται δὲ καὶ κηρωταῖς καὶ μαλάγμασι θερμαντικοῖς. ἐκλέγου δὲ τὴν πρόσφατον. ἄβρωτον. στερεάν. πλήρη ὀσμῆς. λύεται δὲ ὁ ὀπὸς εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἄρτῳ θερμῷ ἢ ἀνήθῳ.

Περὶ μελανθίου. κεφ. υπζ.

Μελάνθιον. οἱ δὲ, καὶ τοῦτο μήκωνα ἄγριον καλοῦσι μέλανα. ῥωμαῖοι παπάβερ νίγρουμ. θαμνίσκος ἐστὶ λεπτόκαρφος διπίθαμος ἢ καὶ μείζων. φύλλα ἔχων μικρὰ ὥσπερ ἠριγέροντος. λεπτότερα δὲ πολλῷ. καὶ κεφάλιον ἐπάκρου λεπτόν. μικρόν. ὡς μήκωνος. ἐπιμήκες. ἔχον κατὰ τὰ ἐντὸς διαφράγματα. ἐν οἷς καὶ τὸ σπέρμα μέλαν δριμύ. εὐῶδες. καταπλασσόμενον εἰς ἄρτους. ἁρμόζει δὲ καὶ κεφαλαλγοῦσι καταπλασσόμενον τῷ προσώπῳ. καὶ τοῖς ἀρχομένοις ὑποχεῖσθαι ἐγχεόμενον εἰς τὰς ῥῖνας μετὰ ἰρίνου λεῖον. αἴρει δὲ καὶ φακούς. καὶ λέπρας καὶ οἰδήματα παλαιὰ καὶ σκληρίας σὺν (ὄξει καταπλασθέν καὶ ἥλους περιχαραχθέντας ἐκτινάσσει.

σὺν

σὺν οἴνῳ παλαιῷ ὑποτεθέν. ὠφελεῖ δὲ καὶ ὀδονταλγίαν μετὰ ὄξους καὶ δαδίου ἑψηθὲν καὶ διακλυζόμενον. ἐκτινάσσει δὲ καὶ ἕλμινς στρογγύλας καταπλασσομένου τοῦ ὀμφαλοῦ μεθ' ὕδατος. λεανθὲν δὲ καὶ ἐν ἀποδέσμῳ δεθὲν καὶ ὀσφραινόμενον, τοὺς καταρρεοιζομένους ὠφελεῖ. πινόμενον δὲ πλείους ἡμέρας, ἔμμηνα καὶ οὖρα καὶ γάλα ἄγει. παύει καὶ δύσπνοιαν μετὰ οἴνου ποθέν. βοηθεῖ δὲ καὶ φαλαγγιοδήκτοις ὅσον < α΄ μεθ' ὕδατος ποθέν. διώκει δὲ καὶ ἑρπετὰ θυμιώμενον. φασὶ δὲ καὶ ἀναιρεῖν αὐτὸ πλεῖον ποθέν.

Περὶ σιλφίου. κε΄. υπη.

Σίλφιον γεννᾶται ἐν τοῖς κατὰ Συρίαν καὶ Ἀρμενίαν καὶ Μηδίαν τόποις καὶ Λιβύῃ. οὗ ὁ καυλὸς μάσπετον καλεῖται, ἐμφερὴς νάρθηκι. φύλλα δὲ ἔχει σελίνῳ ὅμοια. σπέρμα πλατύ. ῥίζα δὲ θερμαντική, δύσπεπτος, κύστεως κακωτική. ἰᾶται δὲ χοιράδας καὶ φύματα ἀναληφθεῖσα κηρωτῇ, ἢ καὶ ὑπώπια σὺν ἐλαίῳ καταπλασθεῖσα. σὺν ἰρίνῃ δὲ κηρωτῇ ἢ κυπρίνῃ ἰσχιαδικοῖς ἁρμόζει. τὰς περὶ δακτύλιόν τε ἐξοχάς, αἴρει σιδίῳ σὺν ὄξει ἑψηθεῖσα καὶ καταπλασθεῖσα. θανασίμων τε ἐστὶν ἀντιφάρμακον πινομένη. ἡδυσμά τε ἐστὶ μιγνυμένη καὶ εἰς βρώματα καὶ ἅλας. συλλέγεται δὲ ὁ ὀπὸς ἐγχαρασσομένων τῆς ῥίζης καὶ τοῦ καυλοῦ. διαφέρει δὲ αὐτοῦ ὁ ὑπέρυθρος καὶ διαυγής, σμυρνίζων καὶ ἐν τῇ ὀσμῇ εὔτονος, μὴ πρασίζων, μηδὲ ἀηδὴς πρὸς τὴν γεῦσιν τῇ γεύσει, εὐχερῶς τε διαλυόμενος εἰς τὸ λευκὸν χρῶμα. ὁ μέντοι Κυρηναϊκὸς κἂν ἐπ' ὀλίγον τις αὐτοῦ γεύσηται, ἱκμάδα κινεῖ καθ' ὅλον τὸ σῶμα. τῇ τε ὀσμῇ προσηνέστατος, ὥστε γευσαμένῳ τὸ στόμα, μηδὲ πνεῖν εἰ μὴ ἐπ' ὀλίγον. ὁ δὲ Μηδικὸς καὶ Συριακός, τῇ δυνάμει εἰσὶν ἀσθενέστεροι, καὶ βρωμωδεστέραν ἔχουσι τὴν ὀσμήν. δολοῦται δὲ πᾶς ὀπὸς πρὸ τοῦ ξηρανθῆναι, σαγαπηνοῦ μιγνυμένου ἢ ἀλεύρου ἐρεγμίνου. ὅπερ διακρίνεται τῇ γεύσει καὶ τῇ ὀσμῇ καὶ τῇ ὄψει καὶ τῇ διέσει. ἔνιοι δὲ τὸν μὲν καυλὸν σίλφιον ἐκάλεσαν, τὴν δὲ ῥίζαν μαγύδαριν, τὰ δὲ φύλλα μάσπετα. πρακτικώτατος δέ ἐστιν ὁ ὀπός, εἶτα τὰ φύλλα, εἶτα ὁ καυλός. ἔστι δὲ φυσώδης καὶ δριμύς, ἀλωπεκίας θεραπεύων, σὺν οἴνῳ καὶ πεπέρει καὶ ὄξει καταχριόμενος, ὀξυδερκίας τε ποιητικός. καὶ ἀρχομένης ὑποχύσεως διασκεδαστικὸς σὺν μέλιτι ἐγχριόμενος. πρὸς ὀδονταλγίας τε ἐντίθεται εἰς τὰ βρώματα. καὶ περιτίθεται σὺν λιβανωτῷ ἐγχριαθεὶς εἰς ὀθόνιον, καὶ διακλυζέτω σὺν ὑσσώπῳ καὶ σύκοις ἀφεψημένοις σὺν ὀξυκράτῳ. καὶ ἐπὶ λυσσοδήκτων δὲ ὠφελεῖ ἐπιτιθέμενος τοῖς τραύμασι. καὶ ἐπὶ τῶν ἰοβόλων ζώων πάντων, καὶ τῶν φαρμακωδῶν τοξευμάτων, ἐγχριόμενος καὶ πινόμενος. ἐπὶ δὲ σκορπιοπλήκτων ἐλαίῳ διεθεὶς περιαλείφεται. καὶ ἐπὶ γαγγραινουμένων προκαταχαραχθέντων ἐνίεται. πρός τε ἄνθρακας μετὰ πηγάνου καὶ νίτρου καὶ μέλιτος, ἢ καθ' ἑαυτόν. ἥλους τε καὶ τύλους αἴρει προπεριχαραχθέντας, προμαλαχθεὶς κηρωτῇ ἢ σύκων ξηρῶν τῷ ἐντός. θεραπεύει καὶ λειχῆνας προσφάτους σὺν ὄξει. σαρκώματα δὲ καὶ πολύποδας μετὰ χαλκάνθης ἢ ἰοῦ διαχριόμενος ἐπὶ ἡμέρας τινάς, ἐκσπᾶται τὰς ἐξοχὰς σὺν σαρκολαβίδι. ἀρήγει δὲ καὶ βρόγχων χρονίαις τραχύτησι. φωνήν τε αἰφνιδίως διακοπεῖσαν ὕδατι διεθεὶς καὶ ἐπιρροφηθείς, αὐτίκα ἀποκαθαίρει. κόνιδάς τε στέλλει σὺν μέλιτι διαχριόμενος. συναγχικοῖς τε ἀναγαργάρισμα μετὰ μελικράτου ὠφέλιμον. εὐχρουστέρους ποιεῖ λαμβανόμενος ἐν διαίτῃ. βηχί τε ἁρμόζει ἐν ᾠῷ ῥοφητῷ διδόμενος. πλευριτικοῖς τε ἐν ῥοφήμασιν. ἰκτερικοῖς τε καὶ ὑδρωπικοῖς ὠφελίμως δίδοται μετὰ σύκων ξηρῶν. λύει καὶ ῥίγη σὺν πεπέρει καὶ λιβανωτῷ ποθεὶς καὶ οἴνῳ.

τετανικοῖς τε καὶ ὀπισθοτονικοῖς ὀβολοῦ ὁλκὴν περιπλάσας, δίδου καταπίνειν. βδέλλας δὲ τὰς προσισχομένας τῇ καταπόσει, ἀναγαργαριζόμενος μετ' ὄξους ἀποβάλλει. καὶ πρὸς γάλα τεθρομβωμένον ἔνδον ποθεὶς, καὶ ἐπιληπτικοῖς μετ' ὀξυμέλιτος ληφθεὶς βοηθεῖ. ποθεὶς δὲ σὺν πεπέρει καὶ σμύρνῃ καταμήνια ἄγει. κοιλιακούς τε ἐν ῥαγὶ λαμβανόμενος σταφυλῆς ὠφελεῖ. μετὰ δὲ κονίας ποθεὶς, ὠφελεῖ τὰ ἀφνίδια σπάσματα. ῥήγματα. διαλύεται δὲ εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἀρτωθερμῷ. ὁ δὲ ὀπὸς τῶν φύλλων τὰ αὐτὰ μὲν ποιεῖ. παραπολὺ δὲ ἔλασσον. ἐσθίεται δὲ μετ' ὀξυμέλιτος ἁρμόζων πρὸς ἀρτηρίαν. μάλιστα δὲ ἀποκοπεῖσιν ἤχοις. χρῶνται δὲ αὐτῷ καὶ μετὰ θριδάκων ἐσθίοντες ἀντὶ ζωμοῦ. λέγεται δὲ καὶ ἑτέρα μαγύδαρις γεννωμένη ἐν Λιβύῃ. ῥίζα παρομοίως σιλφίῳ. ἧττον δὲ παχεῖα. δριμεῖα καὶ χαύνη, ὀπὸν μὴ ἔχουσα. ποιεῖ δὲ τὰ αὐτὰ τῷ σιλφίῳ.

Περὶ σαγαπήνου. κεφ. υπθ.

Σαγάπηνον. ὀπός ἐστι νάρθηκος φύσεως γεννωμένης ἐν Μηδείᾳ. διαφέρει δὲ αὐτοῦ τὸ διαυγὲς, ἔξωθεν μὲν κιῤῥὸν, ἔσωθεν δὲ λευκόν. ὄζον μεταξὺ ὀποῦ σιλφίου καὶ χαλβάνης, δριμὺ ἐν τῇ γεύσει. ποιεῖ δὲ πρὸς θώρακος καὶ πλευρᾶς πόνον. ῥήγματα. σπάσματα. βῆχας χρονίους. πάχη τὰ ἐν πνεύμονι ἀνακαθαίρει. δίδοται δὲ καὶ ἐπιληπτικοῖς. ὀπισθοτονικοῖς. σπληνικοῖς. παραλυτικοῖς. κατεψυγμένοις. περιοδικοῖς πυρετοῖς ἐν ποτήμασι. καὶ ἐν συγχρίσμασι δὲ ὠφελίμως προσάγεται. ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα φθείρει πινόμενον μεθ' ὑδρομέλιτος. ἀρήγει καὶ ὀφιοδήκτοις μετ' οἴνου λαμβανόμενον. διεγείρει καὶ ὑστερικῶς πνιγομένας μετ' ὄξους ὀσφραινόμενον. οὐλάς τε ἀποσμήχει τὰς ἐν ὀφθαλμῷ. καὶ ἀμβλυωπίας καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ ὑποχύματα. διαλύεται δὲ ὥσπερ ὁ ὀπός. πηγάνῳ καὶ ὕδατι καὶ πικροῖς ἀμυγδάλοις ἢ μέλιτι ἢ ἀρτωθερμῷ.

Περὶ εὐφορβίου. κεφ. υϟ.

Εὐφόρβιον. δένδρον ἐστὶ ναρθηκῶδες λιβυκόν. γεννώμενον ἐν τῷ κατὰ Μαυρουσίαν Τμώλῳ. ὀποῦ μεστὸν δριμυτάτου. ὃν δεδοικότες οἱ τῇδε αὐτὸν συλλέγουσι διὰ τὸ ἐπιτεταμένον τῆς πυρώσεως. κοιλίας γὰρ προβατείας πεπλυμένας περιδήσαντες τὸ δένδρον, μακρόθεν ἀκοντίοις διαιροῦσιν αὐτοῦ τὸν καυλόν. εὐθέως δὲ ὡς ἔκ τινος ἀγγείου πολὺς ἀποχεῖται ὁ ὀπὸς εἰς τὰς κοιλίας. καὶ ἀποῤῥαίνεται δὲ καὶ εἰς τὴν γῆν ἐξακοντιζόμενος. ἔστι δὲ δύο γένη τοῦ ὀποῦ. τὸ μὲν, διαυγὲς ὡς σαρκοκόλλα, κατὰ μέγεθος ὀρόβου. τὸ δὲ ἐν ταῖς κοιλίαις ὑελῶδες καὶ συνεστώς. δολοῦται δὲ καὶ τῇ σαρκοκόλλῃ καὶ κόλλῃ μισγομέναις. ἐκλέγου δὲ τὸ διαυγὲς καὶ δριμύ. δυσδοκίμαστος δὲ ἐστὶν ὅτι τῇ γεύσει λαμβανόμενος. διὰ τὸ ἅπαξ ἐπιχυθείσης τῆς γλώττης ἐπιμένειν τὴν πύρωσιν ἐφ' ἱκανὸν χρόνον, ὥστε πᾶν τὸ προσαγόμενον εὐφόρβιον δοκεῖν εἶναι. ἡ μέντοι εὕρεσις αὐτοῦ κατὰ Ἰόβαν τὸν βασιλέα τῆς Λιβύης ἐπεγνώσθη. δύναμιν δὲ ἔχει ὁ ὀπὸς, διαφορητικὴν ὑποχυμάτων ἐγχριόμενος. πυροῖ μέντοι δι' ὅλης τῆς ἡμέρας ποθείς. ὅθεν μέλιτι μίγνυται. καὶ κολλυρίοις κατὰ ἀναλογίαν τῆς δριμύτητος. ἁρμόζει καὶ ἰσχίων ἀλείμμασι. μιγεὶς ἀρώματι πικρῷ κηρώματι καὶ πινόμενος, ἀφίστησι δὲ καὶ λεπίδας αὐθημερόν. δεῖ μέντοι χρωμένους ἀσφαλίζεσθαι τὴν περικειμένην τοῖς ὀστοῖς σάρκα. μοτοῖς ἢ κηρωταῖς. ἱστοροῦσι δέ τινες μηδὲν παρακολουθεῖν δυσχερὲς τοῖς ἑρπετοδήκτοις, ἐάν τις ἐκκόψας ἄχρις ὀστέου τὸ δέρμα τῆς κεφαλῆς, ἐγχέῃ τὸν ὀπὸν λεῖον καὶ ῥάψῃ τὸ τραῦμα.

Περὶ χαλβάνης. κεφ. υϟα.

Χαλβάνη. ὀπός ἐστι νάρθηκος ἐν Συρίᾳ γεννωμένου. ἣν ἔνιοι μετώπιον καλοῦσιν. ἔστι δὲ

αὐτῆς

αὐτῆς ἀρίστη ἡ λιβανοειδής. χονδρώδης. καθαρά. λιπαρά. ἄξυλος. ἔχουσα δέ τι τοῦ σπέρματος καὶ τοῦ νάρθηκος μισγομένου. ὀσμὴ βαρεῖα. οὔτε ἄγαν ὑγρά, οὔτε πάλιν κατάξηρος. δολοῦσι δὲ αὐτὴν μισγνύντες ῥητίνην. καὶ ἐρεγμὸν καὶ ἀμμωνιακόν. δύναμιν δὲ ἔχει θερμαντικήν. πυρωτικήν. ἐπισπαστικήν. διαφορητικήν. προστιθεμένη δὲ καὶ ὑποθυμιωμένη, ἔμμηνα καὶ ἔμβρυα ἄγει. φακούς τε αἴρει μετ᾽ ὄξους καὶ νίτρου ἐπιπλασθεῖσα. καταπίνεται δὲ πρὸς παλαιὰν βῆχα. δύσπνοιαν. ἄσθματα. ῥήγματα. σπάσματα. ἀντιπάσχει δὲ καὶ τοξικῷ σὺν οἴνῳ καὶ σμύρνῃ ποθεῖσα. ἐκβάλλει καὶ τεθνηκότα ἔμβρυα ὁμοίως ληφθεῖσα. ἐπιτίθεται δὲ καὶ πρὸς ὀδύνην πλευρᾶς. καὶ πρὸς δοθιῆνας. ἐπιληπτικούς τε καὶ ὑστερικὰς πνίγας καὶ σκοτωματικοὺς ὀσφραινομένη διεγείρει. θηρία τε θυμιωμένη διώκει. τούς τε συγχριομένους ἀδήκτους τηρεῖ. σὺν σφονδύλῳ δὲ καὶ ἐλαίῳ περιτεθεῖσα, ἑρπετὰ κτείνει. ὀδόντος τε πόνον περιπλασθεῖσα ἢ ἐντεθεῖσα εἰς τὸ βρῶμα, παύει. δοκεῖ δὲ καὶ δυσουρεῖσι ποιεῖν. λύεται δὲ εἰς μὲν τὰ ποτήματα, πικροῖς ἀμυγδάλοις καὶ ὕδατι ἢ πηγάνῳ ἢ μελικράτῳ ἢ ἀρτωθερμῷ. ἄλλως δὲ μηκωνείῳ ἢ χαλκῷ κεκαυμένῳ. ἢ χολῇ ὑγρᾷ. καθαίρειν δὲ αὐτὴν βουλόμενος, κάθες εἰς ζεστὸν ὕδωρ. τακείσης γὰρ αὐτῆς, ἐπιπλεύσει τὸ ῥυπαρόν. ὃ περιχωρίσεις οὕτως. εἰς ὀθόνιον καθαρὸν ἀραιὸν ἐνδήσας, ἀποκρέμασον εἰς χαλκῆν πυξίδα ἢ ὀστράκινον ἀγγεῖον. ὡς μὴ ἅπτεσθαι τοῦ πυθμένος τοῦ ἀγγείου τὸν ἔνδεσμον. καὶ πωμάσας, εἰς ἀναβραστὸν ὕδωρ κάθες. οὕτω γὰρ τὸ μὲν νόσιμον ἀποτακήσεται ὡς δι᾽ ἰθμοῦ. τὸ δὲ ξυλῶδες ἐν τῷ ὀθονίῳ μένει.

Περὶ ἀμμωνιακοῦ. κεφ. υλβ.

Ἀμμωνιακόν. ὀπός ἐστιν ὅθεν τὸ ἀμμωνιακὸν θυμίαμα. οἱ δέ, ἀγάσυλλον. οἱ δὲ κριόθεος. οἱ δέ, ἡλίουσπορος. ῥωμαῖοι γοῦττα. καὶ τοῦτο ὀπός ἐστι νάρθηκος, γεννωμένου ἐν τῇ κατὰ κυρήνην λιβύῃ. καλεῖται δὲ αὐτοῦ ὅλος ὁ θάμνος σὺν τῇ ῥίζῃ, ἀγασυλλίς. ἐγκριτέον δὲ αὐτοῦ τὸ εὔχρουν καὶ ἄξυλον καὶ ἀλιθές. λιβανωτίζον τοῖς χόνδροις. καθαρὸν καὶ πυκνόν. μηδεμίαν ἔχον ῥυπαρείαν. καστορίζον τῇ ὀσμῇ. πικρὸν δὲ τῇ γεύσει. καλεῖται δὲ τὸ τοιοῦτον, θραῦσμα. τὸ δὲ γεῶδες ἢ λιθῶδες, φύραμα. γεννᾶται δὲ ἐν λιβύῃ κατὰ ἄμμωνα. χυλὸς ὢν δένδρου ναρθηκοειδοῦς. δύναμιν δὲ ἔχει μαλακτικήν. ἐπισπαστικήν. θερμαντικήν. διαφορητικὴν σκληρωμάτων τε καὶ φυμάτων. κοιλίαν τε ὑπάγει ποθέν. καὶ ἔμβρυα κατασπᾷ. σπλῆνα τήκει μετ᾽ ὄξους < α ποθέν. καὶ ἄρθρων καὶ ἰσχίων ἀλγήματα παραιτεῖται. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς. ὀρθοπνοικοῖς. ἐπιληπτικοῖς. καὶ τοῖς ὑγρασίαν ἐν θώρακι ἔχουσιν. ἐκλειχόμενον μετὰ μέλιτος. ἢ πτισάνης ῥοφούμενον χυλῷ. ἄγει δὲ καὶ οὖρα αἱματώδη. σμήχει δὲ καὶ τὰ ἐν ὀφθαλμοῖς λευκώματα. καὶ τραχύτητας βλεφάρων τήκει. λειωθὲν δὲ σὺν ὄξει καὶ ἐπιτεθέν, παύει τὰς περὶ σπλῆνα καὶ ἧπαρ σκληρίας. λύει καὶ τοὺς περὶ τὰ ἄρθρα πώρους μετὰ μέλιτος καταπλασσόμενον. ἢ καὶ πίσσῃ μιγέν. ποιεῖ καὶ πρὸς κόπους καὶ ἰσχιάδας συγχριόμενον. μιγὲν ὄξει καὶ νίτρῳ καὶ κυπρίνῳ ἐλαίῳ ἀντὶ ἀκόπου.

Περὶ σαρκοκόλλας. κεφ. υλγ.

Ἡ δὲ σαρκοκόλλα, ἐστὶ δάκρυον δένδρου. γεννωμένου ἐν περσίδι. ἐοικὸς λιβανωτῷ λεπτῷ. ὑπόκιρρον. ἐμπίκρον τῇ γεύσει. δύναμιν δὲ ἔχει κολλητικὴν τραυμάτων καὶ ἐφεκτικὴν τῶν ἐν ὀφθαλμοῖς ῥευμάτων. μίσγεται δὲ καὶ ἐμπλάστροις. δολοῦται δὲ κόμμεως αὐτῇ μισγομένου.

Περὶ γλαυκίου. κεφ. υλδ.

Γλαύκιον. χυλός ἐστι βοτάνης κατὰ Ἱεράπολιν τῆς Συρίας γεννωμένης. ἔοικε δὲ αὐτῆς τὰ φύλλα τῇ κερατίτιδι μήκωνος, λιπαρώτερα δὲ καὶ χαμαίζηλα, καὶ βαρύοσμα καὶ πικρότερα ἐν τῇ γεύσει. χυλὸν δὲ ἔχει πολὺν κροκίζοντα. ταύτης τὰ φύλλα βάλλοντες οἱ ἐπιχώριοι εἰς χύτραν, θερμαίνουσιν ἐν κλιβάνοις ἢ μιψυγίσιν ἄχρι μαρασμοῦ. εἶτα ἐκκόψαντες ἐκθλίβουσι τὸν χυλόν. ἔστι δὲ ἡ χρῆσις αὐτοῦ πρὸς τὰ ὀφθαλμικά, ἐν ἀρχῇ ψυκτικοῦ ὄντος.

Περὶ κόλλης. κεφ. υλε.

Κόλλαν ἔνιοι ξυλοκόλλαν καλοῦσιν ἢ ταυροκόλλαν, καλλίστη ἐστὶν ἡ Ῥοδιακή, ἐκ τῶν βοείων βυρσῶν σκευαζομένη. ἔστι δὲ λευκὴ καὶ διαυγὴς ἡ τοιαύτη. ἡ δὲ μέλαινα ἥττων. δύναμιν δὲ ἔχει λυθεῖσα ὄξει, λειχῆνας καὶ λέπρας τὰς ἐπιπολαίους ἀφιστάνειν. πυρίκαυτά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι μεθ᾽ ὕδατος θερμοῦ ἐντεθεῖσα καὶ καταχριομένη. ἔστι δὲ καὶ τραυματική, διεθεῖσα μέλιτι καὶ ὄξει.

Περὶ ἰχθυοκόλλης. κεφ. υλϛ.

Ἡ δὲ ἰχθυόκολλα λεγομένη, κοιλία ἐστὶν ἰχθύος κητώδους. διαφέρει δὲ ἡ ἐν Πόντῳ γεννωμένη οὖσα λευκή, ὑπότραχυς, οὐ ψωρώδης, τάχιστα τηκομένη. ὠφελεῖ δὲ εἰς τὰς κεφαλικὰς ἐμπλάστρους καὶ λεπρικὰς δυνάμεις, καὶ εἰς τετανώθρα τῶν προσώπων.

Περὶ ἰξοῦ. κεφ. υλζ.

Ἰξὸς καλός ἐστιν ὁ νέος καὶ πρασίζων τῷ χρώματι κατὰ τὰ ἐντός, ἐκτὸς δὲ ὑπόξανθος, μηδὲν ἔχων τραχὺ ἢ πιτυρῶδες. γίνεται δὲ ἔκ τινος καρποῦ περιφεροῦς γεννωμένου ἐν δρυῒ τῇ ἐχούσῃ τὰ φύλλα ὅμοια πύξῳ. κόπτεται δὲ ὁ καρπός, εἶτα πλύνεται, εἶτα ἐν ὕδατι ἕψεται. ἔνιοι δὲ μασώμενοι αὐτὸν ἐργάζονται. γίνεται δὲ καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἑτέρων ἄλλων δένδρων. εὑρίσκεται δὲ καὶ πρὸς ῥίζαις θάμνων τινῶν. δύναται δὲ διαφορεῖν, μαλάσσειν, ἐπισπᾶσθαι, συμπέττειν φύματα, παρωτίδας καὶ τὰς ἄλλας ἀποστάσεις. μιγεὶς ῥητίνῃ καὶ κηρῷ ἴσῳ, ἐπινυκτίδας τε ἐν σπληνίῳ ἰᾶται. σὺν λιβανωτῷ δὲ ἕλκη παλαιὰ καὶ κακοήθη, ἀποστάσεις μαλάσσει καὶ σπλῆνας τήκει σὺν ἀσβέστῳ ἢ γαγάτῃ λίθῳ ἢ ἀσίῳ ἑψηθεὶς καὶ ἐπιτεθείς. ἕλκει δὲ καὶ ὄνυχας σὺν ἀρσενικῷ ἢ σανδαράχῃ ἐπιπλασθείς. μιγεὶς δὲ ἀσβέστῳ καὶ τρυγί, ἐπιτείνει τὴν δύναμιν αὐτοῦ.

Περὶ ἀπαρίνης. κεφ. υλη.

Ἀπαρίνη. οἱ δὲ, ἀμπελόκαρπον. οἱ δὲ, ὀμφαλόκαρπον. οἱ δὲ, φιλάνθρωπον καλοῦσιν. οἱ δὲ, ἰξόν. κλῶνες πολλοί, μικροί, τετράγωνοι, τραχεῖς. φύλλα δὲ ἐκ διαστημάτων κυκλοτερῶς περικείμενα ὥσπερ τὰ τοῦ ἐρυθροδάνου. ἄνθη λευκά. σπέρμα σκληρόν, λευκόν, στρογγύλον, ὑπόκοιλον ἐκ μέσου ὡς ὀμφαλός. προσέρχεται δὲ καὶ ἱματίοις ἡ πόα. χρῶνται δὲ αὐτῇ καὶ οἱ ποιμένες ἀντὶ ἠθμοῦ ἐπὶ τοῦ γάλακτος, πρὸς ἔκληψιν τῶν ἐν αὐτῷ τριχῶν. ταύτης τὸ σπέρμα καὶ οἱ καυλοὶ καὶ τὰ φύλλα χυλισθέντα, φαλαγγιοδήκτοις καὶ ἐχιοδήκτοις βοηθεῖ πινόμενον μετὰ οἴνου. καὶ ὠταλγίας ἰᾶται ὁ χυλὸς ἐγχυματιζόμενος. ἡ δὲ πόα ἀναληφθεῖσα ὀξυγγίῳ λείῳ, διαφορεῖ χοιράδας.

Περὶ ἀλύσσου. κεφ. υλθ.

Ἄλυσσον. οἱ δὲ, ἀσπίδιον. οἱ δὲ, ἀπλόφυλλον. οἱ δὲ, ἀκκύσιγον. οἱ δὲ, ἀδέσετον. φρυγάνιόν ἐστι μονόκαυλον, ὑπότραχυ. φύλλα ἔχον στρογγύλα. παρ᾽ οἷς ὁ καρπὸς ὡς ἀσπιδίσκια δια διπλᾶ. ἐν οἷς τὸ σπέρμα ὑπόπλατυ. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. ταύτης τὸ ἀφέψημα ποθέν, λυγμὸν τὸν δίχα πυρετοῦ λύει. καὶ κρατηθὲν δὲ ἢ ὀσφρανθέν, τὸ αὐτὸ δρᾷ. σὺν μέλιτι δὲ λεῖον, φακοὺς καὶ ἔφηλιν ἀποκαθαίρει. δοκεῖ δὲ καὶ λύσσαν κυνὸς ἰᾶσθαι.

συγκοπὲν ἐδέσματι καὶ δοθέν. ἐκκρεμάμενον δὲ ἐν οἰκίᾳ, ὑγιεινὸν λέγεται εἶναι καὶ ἀνθρώποις καὶ ζώοις ἀβάσκαντον. περιαφθὲν δὲ φοινικῷ ῥάκει, θρεμμάτων νόσους ἀπελαύνει.

Περὶ ἀσκληπιάδος. κεφ. φ'.

Ἀσκληπιάς· οἱ δὲ κισσίον· οἱ δὲ κισσόφυλλον καλοῦσι. κλωνία ἀνίησι μακρά· ἐφ' ὧν τὰ φύλλα κισσῷ ὅμοια· ῥίζας πολλὰς καὶ λεπτὰς εὐώδεις· ἄνθος βαρύοσμον· σπέρμα δὲ ὡς πελεκίνου. φύεται ἐν ὄρεσι. βοηθοῦσι δὲ αἱ ῥίζαι ἐν οἴνῳ πινόμεναι, στροφουμένοις καὶ θηριοδήκτοις· καὶ τὰ φύλλα καταπλαττόμενα, ἁρμόζει πρὸς τὰς ἐν μαστοῖς καὶ μήτρας κακοηθείας.

Περὶ ἀτρακτυλίδος. κεφ. φα'.

Ἀτρακτυλίς· οἱ δὲ ἄμυρον· οἱ δὲ κνῆκος ἀγρία· οἱ δὲ ἀπίδιον. προφῆται ἄφεδρος. αἰγύπτιοι χνου. ῥωμαῖοι πρεσέπιουμ. οἱ δὲ φουσούγρεσις. οἱ δὲ κλόνουκαρούστικα. ἄκανθά ἐστιν ἐοικυῖα κνίκῳ, μακρότερα δὲ πολλῷ φύλλα ἔχουσα ἐπ' ἄκρου τῶν ῥαβδίων. τὸ δὲ πλεῖον γυμνὸν τραχύ. ᾧ καὶ αἱ γυναῖκες χρῶνται ἀντὶ ἀτράκτου. ἔχει δὲ καὶ κεφάλια ἐπ' ἄκρου ἀκανθώδη. ἄνθος ὠχρόν. ἐν ἐνίοις δὲ τόποις πορφυροῦν. ῥίζα δὲ λεπτὴ ἢ ἄχρηστος. ταύτης τὰ φύλλα καὶ ἡ κόμη καὶ ὁ καρπὸς λεῖα ποθέντα σὺν πεπέρει καὶ οἴνῳ, σκορπιοπλήκτους ὠφελεῖ. ἔνιοι δὲ ἱστοροῦσι τοὺς πληγέντας, ἄχρι περ ἂν κρατῶσι τὴν πόαν ἀνωδύνους εἶναι· ἀποθεμένους δὲ ἀλγεῖν.

Περὶ πολυκνήμου. κεφ. φβ'.

Πολύκνημον· οἱ δὲ κλινοπόδιον· οἱ δὲ πολυγόνατον· οἱ δὲ διὸς ἠλακάτη· οἱ δὲ, ἐχώνυμον, ῥωμαῖοι πουτιαλογουθεία. θάμνος ἐστὶ φρυγανώδης. ἔχων φύλλα ὀριγάνῳ ἐμφερῆ. τὸν δὲ καυλὸν πολυγόνατον ὥσπερ γλήχωνος. οὐκ ἔχει μέντοι τὸ σκιάδιον. μικρὰ δὲ ἐπ' ἄκρῳ κορύμβια μετ' εὐωδίας τινὸς δριμείας. ποιεῖ δὲ καταπλασσόμενον χλωρὸν ἢ ξηρὸν μεθ' ὕδατος, πρὸς τραύματα κολλῶσα. δεῖ δὲ πεμπταῖον λύειν. πίνεται καὶ πρὸς στραγγουρίαν καὶ ῥήγματα σὺν οἴνῳ. ἐδίδαξεν ἡ πεῖρα, ὡς ἀποζεννυμένων τῶν κλωναρίων αὐτοῦ οἴνῳ λευκῷ, τοῖς ἐχομένοις τοῖς λεγομένοις βιασμοῖς μέγα βοήθημα.

Περὶ κλινοποδίου. κεφ. φγ'.

Κλινοπόδιον· οἱ δὲ κλεωνίκιον· οἱ δὲ ὠκιμοειδές· οἱ δὲ, ζώπυρον καλοῦσι. θαμνίον ἐστὶ καὶ τοῦτο φρυγανῶδες διαπίθαμον. φυόμενον ἐν πέτραις. ἔχον φύλλα ἑρπύλῳ παραπλήσια. καὶ τὰ ἄνθη ὅμοια ταῖς κλίνης ποσίν. ἐκ διαστημάτων ἐμφερῆ πρασίῳ. πίνεται δὲ ἡ πόα καὶ τὸ ἀφέψημα αὐτῆς, πρὸς θηρίων δήγματα καὶ σπάσματα, καὶ ῥήγματα καὶ στραγγουρίαν. ἄγει καὶ ἔμμηνα. καὶ ἔμβρυα καὶ ἀκροχορδόνας ἀποβάλλει ἐφ' ἱκανὰς ἡμέρας πινόμενον. κοιλίαν τε ἵστησιν ἐπὶ πλεῖον ἑψόμενον καὶ πινόμενον. ἀπυρέτοις ἐν οἴνῳ, πυρέττουσι δὲ δι' ὕδατος.

Περὶ λεοντοπετάλου. κεφ. φδ'.

Λεοντοπέταλον· οἱ δὲ, λεοντοπόδιον· οἱ δὲ λευκόφορον· οἱ δὲ λεόντιον· οἱ δὲ δωρίς· οἱ δὲ δωρεκτερίς· οἱ δὲ λυχνὶς ἀγρία· οἱ δὲ πορδάλη· οἱ δὲ, θορυβήθρον· οἱ δὲ ῥάπιον· οἱ δὲ, μήκων κερατῖτις· οἱ δὲ ἀνεμώνη· ῥωμαῖοι πεταβελκλουμ· οἱ δὲ σέμεν λεόνιουμ. καυλὸν ἀνίησι σπιθαμιαῖον ἢ καὶ μείζονα. ἔχοντα μασχάλας πλείστας. ἐφ' ὧν ἄκρων λοβοὶ ὅμοιοι ἐρεβίνθοις. ἐν δὲ τούτοις δύο ἢ τρία σπερμάτια. ἄνθη φοινικᾶ. ἐοικότα ἀνεμώνῃ. φύλλα δὲ ὅμοια κράμβῃ. ἐντετμημένα ὡς τὰ τῆς μήκωνος. ῥίζαι μέλαιναι ὥσπερ γογγύλη. ἐξοχὰς ἔχουσαι καθάπερ κονδύλους τινάς. φύεται δὲ ἐν ἀρούραις καὶ ἐν τῷ σίτῳ. ταύτης ἡ ῥίζα σὺν οἴνῳ πινομένη, βοηθεῖ ἑρπετοδήκτοις. τάχεως ἀπόνους ποιοῦσα. μίσγεται δὲ καὶ εἰς τοὺς ἰσχιαδικοὺς κλυσμούς.

Περὶ τευκρίου. κεφ. φε.

Τεύκριον· οἱ δὲ καὶ τοῦτο χαμαίδρυν καλοῦσιν· οἱ δὲ τευκρειδές. πόα ῥαβδοειδής, ἐοικυῖα χαμαίδρυϊ, λεπτόφυλλος, ἔχουσα ἐρεβίνθῳ πέταλον ὅμοιον. φύεται δὲ πλεῖστον ἐν κιλικίᾳ τῇ κατὰ γυτιάδα καὶ κισσάδα καλουμένῃ. δύναμιν δὲ ἔχει χλωρὰ μετ᾽ ὀξυκράτου ποθεῖσα ἢ ξηρὰ ἀποζεσθεῖσα καὶ πινομένη, σπλῆνα τήκειν ἰσχυρῶς. καταπλάσσεται δὲ μετὰ σύκων καὶ ὄξους ἐπὶ σπληνικῶν. ἐπὶ θηριοδήκτων δὲ μετ᾽ ὄξους μόνου χωρὶς σύκων.

Περὶ χαμαίδρυος. κεφ. φς.

Χαμαίδρυς· οἱ δὲ χαμαίδρωψ· ἢ λινόδρυς. ῥωμαῖοι τρισσάγο μίνορ. διὰ δὲ τὸ σώζειν τινὰ ἐμφέρειαν τῷ τευκρίῳ, ταύτην τινὲς τεύκριον ἐκάλεσαν. φύεται ἐν τραχέσι καὶ πετρώδεσι τόποις. ἔστι δὲ θαμνίσκος σπιθαμιαῖος· φύλλα ἔχων μικρὰ τῷ σχήματι καὶ τῇ σχίσει δρυῒ ὅμοια. πικρά. ἄνθος ὑποπόρφυρον μικρόν. συλλέγειν δὲ αὐτὴν δεῖ ἐγκύμονα τοῦ καρποῦ. δύναμιν δὲ ἔχει χλωρὰ ἀφεψηθεῖσα σὺν ὕδατι καὶ ποτιζομένη, βοηθεῖν σπάσμασι, βηχί, σπληνὶ ἐσκιρρωμένῳ, δυσουροῦσιν, ὑδρωπικοῖς ἐν ἀρχαῖς. ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα. σπλῆνα τήκει σὺν ὄξει ποθεῖσα. πρὸς δὲ τὰ θηρία σὺν οἴνῳ πινομένη, καὶ καταπλασσομένη ποιεῖ. λεία δὲ δύναται καὶ εἰς καταπότια ἀναπλάσσεσθαι πρὸς τὰ εἰρημένα. καὶ ἀνακαθαίρει ἕλκη παλαιὰ σὺν μέλιτι. αἴρει δὲ ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς σὺν ἐλαίῳ λεία ἐγχριομένη καὶ ἀλειφομένη. ἔστι δὲ θερμαντική.

Περὶ λευκάδος. κεφ. φζ.

Λευκὰς ὀρεινή· πλατυφυλλοτέρα τῆς ἡμέρου ἐστί. δριμύτερόν τε καὶ πικρότερον ἔχουσα τὸν καρπὸν καὶ ἀστομώτερον. δραστικωτέρα μέντοι τυγχάνει τῆς ἡμέρου. ἐπιπλασσόμεναι δὲ ἀμφότεραι καὶ πινόμεναι, ἁρμόζουσι μετ᾽ οἴνου ἐπὶ τῶν ἰοβόλων, καὶ μάλιστα τῶν θαλασσίων.

Περὶ λυχνίδος στεφανωματικῆς. κεφ. φη.

Λυχνὶς στεφανωματική· οἱ δέ, ἀθάνατος· οἱ δέ, ἀκυλώνιον· οἱ δὲ βαγάριον· οἱ δὲ γερανοπόδιον· οἱ δὲ κορύμβιον· οἱ δέ, ταύριον· οἱ δὲ σκῆπτρον· οἱ δὲ μαλόϊον· αἰγύπτιοι σεμεόν. προφῆται αἷμα ἀποκαθημένης. ῥωμαῖοι γενικουλάρις· οἱ δὲ βαλλάεια. ἄνθος ἐστὶν ὅμοιον λευκοΐῳ. ἐμπόρφυρον δὲ πλεκόμενον εἰς τὰ στεφάνια. ἧς τὸ σπέρμα βοηθεῖ σὺν οἴνῳ ποθὲν σκορπιοπλήκτοις.

Περὶ λυχνίδος ἀγρίας. κεφ. φθ.

Λυχνὶς ἀγρία· οἱ δέ, βραχύνωτον· οἱ δέ, ἀτόκιον· οἱ δὲ ἱερακοπόδιον· οἱ δὲ λαμπάς. αἰγύπτιοι σεμῶρα. προφῆται ἀποκαθημένης ταῦρος. ῥωμαῖοι ἰντίβουμ ἀγρέστεμ. οἱ δὲ λαπάτου καφαγγίνα· οἱ δέ, στέριδος. ὁμοία τῇ ἡμέρῳ κατὰ πάντα. τὸ δὲ σπέρμα αὐτῆς, < β᾽ πλῆθος ποθὲν ἄγει κατὰ κοιλίαν χολώδη. καὶ σκορπιοπλήκτοις ἁρμόζει. φασὶ δὲ καὶ τοὺς σκορπίους ναρκώδεις καὶ ἀπράκτους γίνεσθαι παρατεθείσης αὐτοῖς τῆς πόας.

Περὶ κρίνου. κεφ. φι.

Κρίνον βασιλικόν· οἱ δέ, κρινάνθεμον· οἱ δὲ καλλείριον. προφῆται αἷμα ἄρεως. ὀσθάνης αὖρα κροκοδείλου. αἰγύπτιοι συμφαιφού. οἱ δέ, τίαλος. ῥωμαῖοι λίνουμ. οἱ δὲ ῥόσα ἰκώνις. σύροι σασά. ἀφροὶ ἀβιβλαβόν. τούτου τὸ ἄνθος στεφανωματικόν ἐστι· καλούμενον ὑπ᾽ ἐνίων λείριον, ἀφ᾽ οὗ καὶ τὸ χρίσμα κατασκευάζεται. ὅ τινες λείρινον. οἱ δέ, σούσινον καλοῦσι. μαλακτικὸν ὂν τῶν νεύρων, καὶ ἰδίως τῶν περὶ μήτρας σκληριῶν. τῆς δὲ πόας τὰ φύλλα καταπλασσόμενα, ἑρπετοδήκτοις βοηθεῖ, ποιεῖ δὲ καὶ πρὸς τὰ καύματα ζεσθέντα. ταριχευθέντα δὲ ἐν ὄξει τραυματικὰ γίνεται. ὁ δὲ χυλὸς αὐτῶν μιγεὶς ὄξει ἢ μέλιτι, ἑψηθείς τε ἐν χαλκώματι ὑγρῶν γίνεται φάρμακον πρὸς τὰ

παλαιὰ

παλαιὰ ἕλκη καὶ πρόσφατα τραύματα. ἡ δὲ ῥίζα ὀπτὴ λεία σὺν ῥοδίνῳ, πυρίκαυτα ἰᾶται. καὶ ὑστέρας μαλάσσει καὶ ἔμμηνα ἄγει καὶ ἕλκη ἐκκυκλοῖ. σὺν μέλιτι δὲ λεανθεῖσα, νεύρων διακοπὰς καὶ ἐξαρθρήματα ἰᾶται. ἀλφούς τε ἀποκαθαίρει, λέπρας καὶ πίτυρα. καὶ ἀχῶρα σμήχει, τά τε πρόσωπα καθαίρει καὶ ἀρρυτίδωτα ποιεῖ. σὺν ὄξει δὲ λεία ἢ σὺν ὑοσκυάμου φύλλοις ἢ ἀλεύρῳ πυρίνῳ, ὄρχεων φλεγμονὰς παραιρεῖται. τὸ δὲ σπέρμα ἑρπετῶν δήγμασιν ἀντιφάρμακον ποθέν. ἐρυσιπελάτων δὲ κατάπλασμα σὺν οἴνῳ λεανθέντα. τό, τε σπέρμα καὶ τὰ φύλλα. φασὶ δέ τινες ἢ πορφυρᾶ ἄνθη κρίνου γίνεσθαι. ἐναργέστατα δὲ γίνεται ἐν τῇ συρίᾳ καὶ πισιδίᾳ καὶ παμφυλίας πρὸς τὴν τοῦ χρίσματος κατασκευήν.

Περὶ βαλλωτῆς. κεφ. φιαʹ.

Βαλλωτὴ ἢ μέλαν ἢ μέγα πράσιον. οἱ δὲ πράσιον ἕτερον καλοῦσιν. οἱ δὲ νοφθάν. οἱ δὲ, νοπιανοσκέμιν. οἱ δὲ, νόσπρασον. οἱ δὲ νωθερᾶς. οἱ δὲ νωχλίς. οἱ δὲ νωστελίς. οἱ δὲ νώφρις. οἱ δὲ συνώθουρις. οἱ δὲ συωπέρα. ῥωμαῖοι ἄπιυμ. οἱ δὲ μέδιταμ. οἱ δὲ οὐλκεράρια. οἱ δὲ μαρούβιουμ. οἱ δὲ καυθουρίνουμ. αἰγύπτιοι ἄσφος. οἱ δὲ ἴσηκ. προφῆται αἷμα ἰσίωνος. καυλοὺς ἀνίησι τετραγώνους μέλανας. ὑποδάσεας. ἐκ μιᾶς ῥίζης πλείονας. φύλλα δὲ πρασίῳ ὅμοια. μείζονα δὲ καὶ δασέα ἐκ διαστημάτων τοῦ καυλοῦ, καὶ ὑποστρόγγυλα. παραπλήσια μελισσοφύλλου. δυσώδη. ὅθεν καὶ τοῦτο μελισσόφυλλον ἐκάλεσαν. καὶ τὰ ἄνθη δὲ ἅμα περίκειται λευκοῖς τοῖς καυλοῖς, τροχοειδῶς. ταύτης τὰ φύλλα καταπλασσόμενα μετὰ ἁλῶν, ποιεῖ πρὸς τὰ κυνόδηκτα. μαρανθέντα δὲ ἐν θερμοσποδιᾷ, κονδυλώματα στέλλει. ῥυπαρά τε ἕλκη σὺν μέλιτι ἀποκαθαίρει.

Περὶ μελισσοφύλλου. κεφ. φιβʹ.

Μελισσόφυλλον. οἱ δὲ μελίτταιον. οἱ δὲ μελίτταιναν. οἱ δὲ μελίφυλλον. οἱ δὲ ἐρυθρά. οἱ δὲ τιμελή. ῥωμαῖοι ὠπιωστροῦ. οἱ δὲ, κιτράγω. γάλλοι μελισσειμόριον. ὠνόμασται δὲ οὕτω διὰ τὸ ἥδεσθαι τῇ πόᾳ τὰς μελίττας. ἔοικε δὲ αὐτῆς τὰ φύλλα καὶ τὰ καυλία, τῇ προειρημένῃ βαλλωτῇ. μείζονα δὲ ταῦτα καὶ λεπτότερα. οὐχ οὕτω δασέα. ὄζοντα δὲ κιτρομήλου. ἁρμόζει δὲ τὰ φύλλα ποτιζόμενα σὺν οἴνῳ καὶ καταπλασσόμενα πρὸς σκορπιοπλήκτοις. καὶ φαλαγγιοδήκτοις. καὶ κυνοδήκτοις. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καταντλούμενον πρὸς τὰ αὐτὰ ποιεῖ. ἔστι τε ἐγκαθίσματα, πρὸς ἐμμήνων ἀγωγὴν εὔθετεῖ. ὀδονταλγίαις τε διάκλυσμα. ἔγκλυσμά τε δυσεντερικοῖς. βοηθεῖ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις σὺν νίτρῳ τὰ φύλλα πινόμενα. καὶ στροφουμένοις. καὶ ἐκλεικτὸν ὀρθοπνοικοῖς. καταπλασσόμενα δὲ σὺν ἁλσί, διαφορεῖ χοιράδας. καὶ ἕλκη ἀνακαθαίρει. τά τε ἐπὶ τῶν ἀρθριτικῶν ἀλγήματα παραιτεῖται καταπλασθέντα.

Περὶ πρασίου. κεφ. φιγʹ.

Πράσιον. οἱ δὲ εὐπατώριον. οἱ δὲ φυλλόφαρες. οἱ δὲ τριπέδιλον. οἱ δὲ καμηλοπόδιον. οἱ δὲ φιλόφαρες. αἰγύπτιοι ἀσεροπῆ. προφῆται αἷμα ταύρου. οἱ δὲ ἄφεδρος γόνος ὥρου. ῥωμαῖοι μαρούβιουμ. οἱ δὲ λαβεώνια. ἄφροι ἀτιρβέρζια. θάμνος ἐστὶν ἀπὸ μιᾶς ῥίζης πολύκλαδος. ὑπόδασυς. λευκός. τετράγωνος τοῖς ῥάβδοις. φύλλον δὲ τοῦ μεγάλου δακτύλου ἴσον. ὑποστρόγγυλον. δασύ. ἐρίωσον. πικρὸν τῇ γεύσει. ἐκ διαστημάτων δὲ ἐπὶ τῶν καυλῶν τὸ σπέρμα. καὶ ἄνθη οἱονεὶ σπόνδυλοι τραχέα, φύεται περὶ τὰ οἰκόπεδα καὶ ἐρείπια. τούτου τὰ φύλλα ξηρὰ σὺν τῷ σπέρματι ἑψόμενα σὺν ὕδατι ἢ χυλιζόμενα χλωρά, δίδοται μετὰ μέλιτος, φθισικοῖς ἀσθματικοῖς, βήσσουσιν. ἀνά-

γει καὶ πάχος ἐκ θώρακος ἴριδος ξηρᾶς μιγείσης. δίδοται καὶ ταῖς μὴ καθαιρομέναις γυναιξὶ πρὸς ἀναγωγὴν ἐμμήνων καὶ δευτέρων. καὶ δυστοκούσαις. καὶ θηριοδήκτοις. καὶ τοῖς θανάσιμον πεπωκόσι. κύστει μέντοι καὶ νεφροῖς ἄθετοι. τὰ δὲ φύλλα καταπλασσόμενα σὺν μέλιτι, ῥυπαρὰ ἕλκη ἀνακαθαίρει. τὰ φύγεθλά τε καὶ νομὰς ἀφίστησι. καὶ ὀδύνας ποδαγρῶν παραιτεῖται. καὶ τὸ ἐξ αὐτῶν δὲ σκευαζόμενον χύλισμα ἐκ θλιβομένων τῶν φύλλων. καὶ συστρεφόμενον ἐν ἡλίῳ πρὸς τὰ αὐτὰ ποιεῖ. ἔστι δὲ καὶ ὀξυδερκὲς σὺν οἴνῳ καὶ μέλιτι ἐγχριόμενον. ἀποκαθαίρει δὲ καὶ ἴκτερον διὰ τῶν ῥινῶν. ὠταλγίαις τε ἁρμόζει ἐγχυματιζόμενον καθ' ἑαυτὸ ἢ μετὰ ῥοδίνου.

Περὶ στάχυος. κεφ. φιδ΄.

Στάχυς. θάμνος ἐμφερὴς πρασίῳ. ὑπομηκέστερος δὲ καὶ πλεῖστα φύλλα ἀραιὰ ἔχων ὑπόδασέα. σκληρά. εὐώδη. λευκά. ῥαβδία δὲ πλείονα ἀπὸ τῆς αὐτῆς ῥίζης. λευκότερα τῶν τοῦ πρασίου. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι χωρίοις. δύναμιν δὲ ἔχει θερμαντικήν. δριμεῖαν. ὅθεν τὸ ἀπόζεμα τῶν φύλλων ἔμμηνα καὶ δεύτερα ἄγει πινόμενον.

Περὶ φυλλίτιδος. κεφ. φιε΄.

Φυλλῖτις. οἱ δὲ φυλλίς. οἱ δὲ ἄκαυλον. οἱ δὲ λάπαθον ἄγριον καλοῦσι. φύλλα ἀνίησιν ὅμοια λαπάθῳ. ἐπιμηκέστερα δὲ καὶ εὐθαλέστερα ἢ ζ΄ ὀρθὰ λεῖα ἐκ τοῦ ἔμπροσθεν. ἐκ τοῦ ὄπισθεν δὲ καθάπερ σκώληκας ἔχοντα, ἀπηρτημένους. λεπτούς. φύεται ἐν παλισκίοις καὶ παραδείσοις. γευσαμένῳ στρυφνή. οὔτε δὲ καυλὸν οὔτε καρπὸν οὔτε ἄνθος φέρει. ταύτης τὰ φύλλα μετ' οἴνου πινόμενα, πρὸς ἑρπετοδήκτους ποιεῖ. ἐπὶ τετραπόδων τε διὰ στόματος ἐγχυματισθεῖσα βοηθεῖ. πίνεται καὶ πρὸς δυσεντερίαν καὶ διάρροιαν.

Περὶ φαλαγγίου. κεφ. φις΄.

Φαλάγγιον. οἱ δὲ φαλαγγίτιον. οἱ δὲ καὶ ταύτην λευκάκανθαν καλοῦσι. κλῶνές εἰσι δύο ἢ τρεῖς ἢ πλείονες, διεστῶτες ἀπ' ἀλλήλων. ἄνθη λευκά. παραπλήσια κρίνῳ. ἐντομὰς πολλὰς ἔχοντα. σπέρμα δὲ παχὺ μέλαν, ὥσπερ φακοῦ ἥμισυ. ἰσχνότερον μέντοι πολλῷ. ῥίζιον μικρόν. λεπτόν. χλωρὸν ἅμα τῷ ἑλκυσθῆναι ἐκ τῆς γῆς. ὕστερον δὲ συνέλκεται. φύεται δὲ ἐν γεωλόφοις. ταύτης τὰ φύλλα καὶ τὸ σπέρμα ἢ τὸ ἄνθος πινόμενον μετ' οἴνου, σκορπιοπλήκτοις βοηθεῖ. καὶ φαλαγγιοδήκτοις. λύει δὲ καὶ στρόφους.

Περὶ τριφύλλου. κεφ. φιζ΄.

Τρίφυλλον. οἱ δὲ ὀξύφυλλον. οἱ δὲ μηνυανθές. οἱ δὲ ἀσφάλτιον. οἱ δὲ κνήκιον καλοῦσι. ῥωμαῖοι τριφόλιουμ. οἱ δὲ τριφόλιουμ ἀκούτουμ. ὀδοράτουμ. θάμνος ἐστὶ πήχεος μείζων. ῥαβδοὺς ἔχων λεπτὰς μελαίνας. σχινώδεις. παραφυάδας ἐχούσας. ἐφ' ὧν φύλλα ὅμοια λωτῷ τῷ δένδρῳ, τρία καθ' ἑκάστην βλάστησιν. ὀσμὴ δὲ αὐτῶν ἄρτι μὲν φυομένων πηγάνου. αὐξηθέντων δὲ ἀσφάλτου. ἄνθος δὲ ἀνίησι πορφυροῦν. σπέρμα δὲ ὑπόπλατυ καὶ ὑπόδασυ. ἐκ τοῦ ἑτέρου πέρατος ὥσπερ κεραίαν ἔχον. ῥίζα δὲ λεπτή. μακρά. ἰσχυρά. βοηθεῖ δὲ τὸ σπέρμα καὶ τὰ φύλλα πινόμενα ἐν ὕδατι πλευριτικοῖς. δυσουροῦσιν. ἐπιληπτικοῖς. ἀρχομένοις ὑδρωπιᾶν. ὑστερικαῖς. ἄγει δὲ καὶ καταμήνια. δεῖ δὲ διδόναι τοῦ μὲν σπέρματος < γ΄ τῶν δὲ φύλλων < δ΄. ἀρήγει δὲ καὶ θηριοδήκτοις τὰ φύλλα λεῖα σὺν ὀξυμέλιτι πινόμενα. ἱστοροῦσι δὲ ἔνιοι ὅτι τὸ ἀφέψημα ὅλον τοῦ θάμνου καὶ τῆς ῥίζης καὶ τῶν φύλλων καταντλούμενον ἐπὶ τῶν ἑρπετοδήκτων παραιτεῖται τοὺς πόνους. ᾧ δ' ἂν θεραπευθῇ τις ὕδατι, ἂν ἕτερος ἕλκος ἔχων καταντληθῇ, τὰ αὐτὰ πάσχει τοῖς δηχθεῖσι.

χεῖται. ποτίζουσι δέ τινες τῶν μὲν τριταίου τρία φύλλα ἢ τρία σπέρματα σὺν οἴνῳ. τῶν δὲ τεταρταίου δ΄. ὡς λύοντα τὰς περιόδους. μίσγονται δὲ αὐτῆς ἡ ῥίζα τοῖς ἀντιδότοις.

Περὶ πολίου ὀρεινοῦ. κεφ. φιη΄.

Πόλιον τὸ ὀρεινόν. οἱ δὲ τεύθριον. οἱ φλεξαπίδιον. οἱ δὲ ἀχαμενίς. οἱ δὲ ἰβενίτης. οἱ δὲ μέλοσμον. οἱ δὲ βέλιον. οἱ δὲ, λεοντόχαρον. τὸ μὲν, ἐστιν ὀρεινόν. ὃ καὶ τεύθριον καλεῖται. τὸ δὲ ἐν χρήσει θαμνίον ἐστὶ λεπτόν. λευκόν. σπιθαμιαῖον. καρποῦ πλῆρες, ἔχον κεφάλιον ἐπ' ἄκρου κορυμβῶδες μικρὸν ὡς πολιὰν θρίχα. βαρύοσμον μετὰ ποσῆς ἡδυοδίας. τὸ δὲ ἕτερον θαμνωδέστερον. οὐχ οὕτως εὔτονον τῇ ὀσμῇ. καὶ ἀσθενέστερον κατὰ τὴν δύναμιν. δύναται δὲ αὐτῶν τὸ ἀπόζεμα πινόμενον, θηριοδήκτοις ἀρήγειν ὑδρωπικοῖς. ἰκτεριώδεσι. σπληνικοῖς δὲ σὺν ὄξει. ἔστι δὲ καὶ κεφαλαλγὲς καὶ κακοστόμαχον. ἄγει δὲ καὶ κοιλίαν καὶ ἔμμηνα. ὑποστρωννύμενον δὲ καὶ θυμιώμενον, θηρία διώκει. καταπλασσόμενον δὲ τραύματα κολλᾷ.

Περὶ σκορδίου. κεφ. φιθ΄.

Σκόρδιον. οἱ δὲ σκόρβιον. οἱ δὲ πολυρίτις. οἱ δὲ δύσοσμον, οἱ δὲ καλαμίνθη ἀγρία. οἱ δὲ χαμαίδρυν. οἱ δὲ μιθριδάτιος. προφῆται αἷμα ποδότος. αἰγύπτιοι ἀφώ. ῥωμαῖοι φριξάγο παλούστρις. φύεται ἐν ὀρεινοῖς τόποις καὶ ἑλώδεσι. φύλλα ἔχον ἐοικότα χαμαίδρυι. μείζονα δὲ καὶ οὐχ οὕτως ἐντετμημένα τὴν περιφέρειαν. ποσῶς δὲ τῇ ὀσμῇ σκορδίζοντα. στυπτικὰ δὲ καὶ ἔμπικρα κατὰ τὴν γεῦσιν. καυλία δὲ τετράγωνα. ἀφ' ὧν ἄνθος ὑπέρυθρον. δύναμιν δὲ ἔχει ἡ πόα θερμαντικήν. διουρητικήν. ποτιζομένη χλωρὰ λεία. ἢ ξηρὰ ἀφεψομένη σὺν οἴνῳ πρὸς ἑρπετῶν δήγματα θανάσιμα. πρός τε δηλητήρια. στομάχου καὶ δυσεντερίαν. καὶ δυσουρίαν. < β΄. σὺν ὑδρομέλιτι. καθαίρει καὶ πάχος πυῶδες ἐκ θώρακος. ποιεῖ δὲ πρὸς παλαιὰν βῆχα καὶ ῥήγματα, καὶ σπάσματα σὺν καρδάμῳ καὶ μέλιτι καὶ ῥητίνῃ μιγεῖσα ξηρὰ ἐν ἐκλείκτῳ. καὶ ὑποχόνδριον μετρίως φλεγμαῖνον, ἀναληφθεῖσα κηρωτῇ παρηγορεῖ. ποιεῖ δὲ καὶ πρὸς ποδάγραν μετ' ὄξους δριμέος περιχριομένη. ἢ μεθ' ὕδατος καταπλασσομένη. προστεθεῖσα δὲ ἔμμηνα κινεῖ. καὶ τραύματα κολλᾷ. ἕλκη παλαιὰ ἀνακαθαίρει. καὶ ἀπουλοῖ σὺν μέλιτι. ξηρὰ δὲ ὑπερσαρκώματα στέλλει. πίνεται δὲ καὶ τὸ ἐξ αὐτῆς χύλισμα πρὸς τὰ εἰρημένα πάθη. ἐναργέστατον δὲ ἐστὶ τὸ ποντικὸν καὶ τὸ κρητικόν.

Περὶ βηχίου. κεφ. φκ΄.

Βήχιον. οἱ δὲ ῥίχιον. οἱ δὲ πετρίνη. οἱ δὲ πήγανον. οἱ δὲ πάθιον. οἱ δὲ πολυγόνατον. οἱ δὲ χαμαιλεύκη. οἱ δὲ πρόχετον. οἱ δὲ ἀρκόφυτον. οἱ δὲ χαμαίγειρον. αἰγύπτιοι σαρθά. ῥωμαῖοι τουσιλάγω. οἱ δὲ φαρφάριαμ. οἱ δὲ πουστολάγω. βέσσοι ἀσά. φύλλα ἔχει ὅμοια κισσῷ. μείζονα δὲ ς΄ ἢ ζ΄. ἀπὸ τῆς ῥίζης. ἐκ μὲν τῶν πρὸς τὰ ἄνω λευκά. ἐκ δὲ τῶν πρὸς τὰ κάτω χλωρά. γωνίας πλείους ἔχοντα. καυλὸν σπιθαμιαῖον. ἄνθος ὠχρὸν κατὰ τὸ ἔαρ. ὀξέως δὲ ἀποβάλλει τό, τε ἄνθος καὶ τὸν καυλόν. ὅθεν τινὲς ὑπέλαβον ἄκαυλον καὶ ἀνανθῆ ὑπάρχειν τὴν πόαν. ῥίζα λεπτή. ἄχρηστος. φύεται περὶ λιβάδας καὶ ἐνύδρους τόπους. ταύτης τὰ φύλλα λεῖα σὺν μέλιτι καταπλασσόμενα, ἐρυσιπέλατα καὶ πᾶσαν φλεγμονὴν ἰᾶται. ὑποθυμιώμενα δὲ ξηρὰ εἰς ἀνακαπνισμόν, τοὺς ὑπὸ ξηρᾶς βηχὸς καὶ ὀρθοπνοίας ὀχλουμένους θεραπεύει. ὅταν χανόντες, τὸν καπνὸν τῷ στόματι δέξωνται. ῥήσσει δὲ καὶ τὰ ἐν θώρακι ἀποστήματα. τὸ δ' αὐτὸ ποιεῖ καὶ ἡ ῥίζα ὑποθυμιωμένη. ἔμβρυόν τε τεθνηκὸς ἐκβάλλει ἐν ὑδρομέλιτι ἑφθὴ πινομένη.

Περὶ ἀρτεμισίας πολυκλώνου. κεφ. φκα'.

Ἀρτεμισία πολύκλωνος. οἱ δὲ μονόκλωνος. οἱ δὲ τοξοτησία. οἱ δὲ ἐφεσία. οἱ δὲ ἀνακτόρειος. οἱ δὲ σώζουσα. οἱ δὲ λεὰξ. οἱ δὲ λυκόφρυξ. προφῆται αἷμα ἀνθρώπου. οἱ δὲ, χρυσάνθεμον. ῥωμαῖοι οὐλεντία. οἱ δὲ σερπύλλουμ. οἱ δὲ ἕρβα ῥέγια. οἱ δὲ ῥαπίουμ. οἱ δὲ περταγάγιτα. οἱ δὲ ἀρτεμίσιαμ. γάλλοι πονέμ. δάκοι ζουόστη. φύεται ἐν παραθαλασσίοις τόποις ὡς τὸ πολύ. πόα θαμνοειδὴς παρόμοιος ἀψινθίῳ. μείζων δὲ καὶ λιπαρώτερα φύλλα ἔχουσα τὰ φύλλα καὶ τὰς ῥάβδους. ἡ δὲ, λεπτοτέρα. αὕτη μικρὰ λεπτὰ λευκὰ βαρύοσμος θέρους δὲ ἀνθεῖ. ἔνιοι δὲ τὸ ἐν μεσογείοις λεπτὸν ὕπαρφον βοτάνιον ἁπλοῦν τῷ καυλῷ. σφόδρα μικρόν. ἄνθους περίπλεων. κιῤῥοειδὲς τῇ χροιᾷ. λεπτὸν. ὃ καλοῦσιν ἀρτεμισίαν μονόκλωνον. ἔστι δὲ εὐωδεστέρα τῆς πρὸ αὐτῆς. ἀμφότεραι δὲ θερμαίνουσι καὶ λεπτύνουσιν. ἀποζεννύμεναι δὲ ἁρμόζουσιν εἰς γυναικεῖα ἐγκάθισμα. πρὸς ἀγωγὴν ἐμμήνων τε δευτέρων καὶ ἐμβρύων. μύσιν τε καὶ φλεγμονὴν τῆς ὑστέρας καὶ θρύψιν λίθων. καὶ ἐποχὴν οὔρων. ἡ δὲ πόα κατὰ τοῦ ἤτρου καταπλασθεῖσα πολλὴ, ἔμμηνα κινεῖ. ὁ δὲ ἐξ αὐτῆς χυλὸς λεανθεὶς σμύρνῃ καὶ προστεθεὶς, ἄγει ἀπὸ μήτρας ὅσα καὶ τὸ ἐγκάθισμα. καὶ ποτίζεται δὲ ἡ κόμη πρὸς ἀγωγὴν τῶν αὐτῶν, πλῆθος < γ'.

Περὶ ἀρτεμισίας λεπτοφύλλου. κεφ. φκβ'.

Ἀρτεμισία λεπτόφυλλος. ἥτις γεννᾶται περὶ ὀχετοὺς καὶ φραγμοὺς καὶ εἰς χώρας σπορίμους. τὸ ἄνθος οὖν αὐτῆς καὶ τὰ φύλλα τριβόμενα, ὀσμὴν ἀποδιδῶσι σαμψύχου. εἰ οὖν τις πονεῖ τὸν στόμαχον καὶ κόψει τὴν βοτάνην ταύτην μετὰ ἀμυγδαλίνου ἐλαίου καλῶς, καὶ ποιήσει ὡς μάλαγμα καὶ θήσει ἐπὶ τὸν στόμαχον, θεραπευθήσεται. εἰ δὲ καὶ τὰ νεῦρα τις πονεῖ, τὸν χυλὸν ταύτης μετὰ ῥοδίνου ἐλαίου μίξας χρίει, θεραπευθήσεται.

Περὶ ἀμβροσίας. κεφ. φκγ'.

Ἀμβροσία. οἱ δὲ βότρυς. οἱ δὲ βότρυς ἀρτεμισία. ῥωμαῖοι κάπρουμ σιλβάτικουμ. οἱ δὲ, ἄπιουμ ῥούστικουμ. αἰγύπτιοι μερσεώ. θαμνίσκος ἐστὶ τρισπίθαμος τὸ ὕψος. πολυκλαδος. φύλλα ἔχων περὶ τὴν ἐκβολὴν τοῦ καυλοῦ μικρὰ ὡς πηγάνου. τὰ δὲ καυλία περίπλεα σπερματίων. ἐοικότων βοτρυδίοις μηδέποτε ἀνθοῦσι. τῇ ὀσμῇ μηκωνώδης. ἡ δεία. ἡ δὲ ῥίζα λεπτὴ. διπίθαμος. καταπλέκεται δὲ ἐν καππαδοκίᾳ τοῖς στεφάνοις. δύναμιν δὲ ἔχει σταλτικὴν τῶν ἐπιφερομένων καὶ ἀποκρουστικὴν. καταπλασσομένη συστέφουσαν.

Περὶ βότρυος. κεφ. φκδ'.

Βότρυς. πόα ἐστὶν ὅλη μηλίνη. θαμνοειδής. διακεχυμένη. πολλὰς ἔχουσα μασχάλας. τὸ δὲ σπέρμα ὅλοις τοῖς κλωνίοις περιπέφυκε. φύλλα κιχωρίῳ ἐμφερῆ. καὶ τὸ σύμπαν εὐῶδες ἱκανῶς. διὸ καὶ ἱματίοις συντίθεται. φύεται δὲ μάλιστα περὶ χαράδρας καὶ χειμάῤῥους. δύναμιν δὲ ἔχει σὺν οἴνῳ πινομένη ὀρθοπνοίας παρηγορεῖν. καὶ ταύτην ἀμβροσίαν καππαδόκαι καλοῦσι. τινὲς δὲ ἀρτεμισίαν.

Περὶ γερανίου. κεφ. φκε'.

Γεράνιον. οἱ δὲ πελωνῖτις. οἱ δὲ τρίκα. οἱ δὲ γερανογέρων. ῥωμαῖοι τουχινάστρουμ. ἄφροι ἰέσκε. τὸ μὲν φύλλον ἔχει ὅμοιον ἀνεμώνῃ. ἐσχισμένον. μακρότερον. ῥίζαν δὲ ὑποστρόγγυλον. γλυκεῖαν. ἐσθιομένην. ἥτις ποθεῖσα ἐν οἴνῳ ἄχρι < πλῆθος, ὑστέρας ἐμπνευματώσεις λύει.

Περὶ γερανίου ἑτέρου. κεφ. φκϛ'.

Γεράνιον ἕτερον. οἱ δὲ, ὀξύφυλλον. οἱ δὲ μετώρυξ. οἱ δὲ μυῤῥίς. οἱ δὲ καρδάμωμον. οἱ δὲ ὀρίγανον. προφῆται ἱεροβρύγκας. ῥωμαῖοι πυλμενία. οἱ δὲ κικοτρία. οἱ δὲ γρουίνα. ἄφροι ἰεγη.

ρέγκη. καλεῖται ὑπὸ ἐνίων καὶ ἕτερον γεράνιον, ἔχον καυλία λεπτὰ ἀχυρώδη. σπιθαμιαῖα, φύλλα μαλάχῃ ἐμφερῆ. καὶ ἐπ' ἄκρων τῶν μασχαλῶν ἐξοχάς τινας ἀνανενευκυίας ὡς γεράνων κεφαλὰς σὺν τοῖς ῥάμφεσιν. ἢ κυνῶν ὀδόντας. χρῆσις δὲ αὐτοῦ ἐν ἰατρικῇ οὐδεμία.

Περὶ γναφαλίου. κεφ. φκζʹ.

Γναφάλιον οἱ δὲ ἰρές. οἱ δὲ ἀμπέτοκος. οἱ δὲ ἀνάξιτον. οἱ δὲ, ἀναφαλίς. αἰγύπτιοι σεμεώργ. γάλλοι γλασονέμ. ῥωμαῖοι κέντουλουμ. οἱ δὲ τουκούλαρισ. οἱ δὲ ἄλβινυσ. τούτου τοῖς φύλλοις τινὲς ἀντὶ γναφάλου χρῶνται λεπτοῖς οὖσι καὶ μαλακοῖς. ποτίζεται δὲ σὺν οἴνῳ αὐστηρῷ ποτιζόμενα τὰ φύλλα πρὸς δυσεντερίαν.

Περὶ τύφης. κεφ. φκηʹ.

Τύφη. φύλλον ἀνίησι κυπειρώδει ὅμοιον. καυλὸν, λευκόν. λεῖον. ὁμαλόν. ἐπ' ἄκρω περικείμενον ἄνθος πυκνὸν καὶ ἐκπαππούμενον. ὃ καλοῦσιν ἔνιοι ἀνθήλην. ταύτης τὸ ἄνθος ἀναληφθὲν στέατι παλαιῷ ὑείῳ πεπλυμένῳ, κατακαύματα θεραπεύει. φύεται δὲ ἐν ἕλεσι καὶ ὑδροστασίμοις τόποις.

Περὶ κιρκαίας. κεφ. φκθʹ.

Κιρκαία. οἱ δὲ διρκαίαν καλοῦσι. τὰ μὲν φύλλα ἔχει στρύχνῳ ὅμοια κηπαίῳ. παραφυάδας δὲ πολλάς. ἄνθη μέλανα μικρά. πολλά. καρπὸν δὲ κεγχροειδῆ ἐν τισιν οἱονεὶ κερατίοις. ῥίζας σπιθαμιαίας γʹ ἢ δʹ. λευκάς. εὐώδεις. θερμαντικάς. μάλιστα δὲ ἐν τισι πετρώδεσι φύεται τόποις καὶ εὐπνόοις εὐηλίοις. ταύτης ἡ ῥίζα ὅσον μνᾶς δʹ, θλασθεῖσα καὶ βραχεῖσα ἡμέραν καὶ νύκτα ἐν οἴνου γλυκέος κοτύλαις ζʹ, καὶ ποθεῖσα ἡμέρας γ, ὑστέραν ἀποκαθαίρει. ὁ δὲ καρπὸς γάλα κατασπᾷ ἐν ῥοφήμασι λαμβανόμενος.

Περὶ οἰνάνθης. κεφ. φλʹ.

Οἰνάνθη. οἱ δὲ κερασκόμου. οἱ δὲ λευκάνθον καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὡς τὰ σταφυλίνου. ἄνθη δὲ λευκά. τὸν καυλὸν παχύν. σπιθαμιαῖον. καρπὸν δὲ ὡς τὸ ἀτραφάξιος. ῥίζαν μεγάλην κεφαλὰς ἔχουσαν πλείονας. στρογγύλας. φύεται ἐν πέτραις. ταύτης ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ τὰ φύλλα, ποτίζεται πρὸς δευτέρων ἐκβολὴν σὺν οἰνομέλιτι. ἡ δὲ ῥίζα σὺν οἴνῳ πρὸς στραγγουρίας ἁρμόζει.

Περὶ κονύζης μεγάλης. φλαʹ.

Κόνυζα μεγάλη. οἱ δὲ κωνοζεματῖτις. οἱ δὲ δαναΐς. οἱ δὲ τανάχιον. οἱ δὲ φύκος. οἱ δὲ ἰσχύς. οἱ δὲ δείνοσμος. προφῆται βρεφοκτόνος. οἱ δὲ αὐσβίας. οἱ δὲ ἡδεμίας. αἰγύπτιοι κέτι. ῥωμαῖοι ἴντιβουμ. οἱ δὲ μιλιτάρις μίνα. οἱ δὲ λλιάριον. οἱ δὲ φεβροφύγγα. οἱ δὲ, φρασμοσά. οἱ δὲ μουστεροί. οἱ δὲ πιατάν.

Περὶ κονύζης μικρᾶς. κεφ. φλβʹ.

Κόνυζα. ἡ μέν τις μικρὰ καλεῖται. εὐωδεστέρα οὖσα. ἡ δὲ μείζων. ὑπερέχουσα τῷ θάμνῳ καὶ τοῖς φύλλοις. πλατυτέρα καὶ βαρύοσμος. ἀμφότεραι δὲ προσεοίκασι τοῖς φύλλοις ἐλαίας. ἔστι δὲ δασέα ταῦτα καὶ λιπαρά. ὕψος δὲ τοῦ καυλοῦ ἡ μὲν μείζων, δύο πηχέων ἔχει. ἡ δὲ ἐλάττων ποδός. ἄνθος ψαφαρόν. μήλινον. ὑπόκιρρον. ἐκπαππούμενον. ῥίζαι δὲ ἄχρηστοι. δύναται δὲ ὁ θάμνος ὑποστρωννύμενος σὺν τοῖς φύλλοις καὶ θυμιώμενος, θηρία διώκειν. καὶ κώνωπας ἀπελαύνειν. κτείνει δὲ καὶ ψύλλας. καταπλάσσεται δὲ τὰ φύλλα ὠφελίμως ἐπὶ ἑρπετοδήκτων καὶ φυμάτων. καὶ τραυμάτων. καὶ πίνεται σὺν οἴνῳ τὸ ἄνθος καὶ τὰ φύλλα πρὸς καταμηνίων ἀγωγὴν καὶ ἐμβρύων ἐκβολήν. καὶ στραγγουρίαν. καὶ στρόφους καὶ ἴκτερον. μετ' ὄξους δὲ ἐπιληπτικοὺς πινόμενα ὠφελεῖ. καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐν καθίσματι, τὰ ἐν μήτρᾳ θεραπεύει. ὁ δὲ χυλὸς προστεθεὶς ἐκτρωσμοὺς ποιεῖ. ποιεῖ δὲ καὶ πρὸς ῥίγη συγχριομένη ἡ πόα μετ' ἐλαίου. ἡ δὲ λεπτὴ καὶ κεφαλαλγίας καταπλασσομένη ἰᾶται.

Περὶ κονύζης ἑτέρας. (κεφ. φλγʹ.

Κόνυζα ἑτέρα. οἱ δὲ κόνυζα μικρά. οἱ δὲ πάνιος. οἱ δὲ λιβανωτίς. προφῆται κρόνος. γίνεται καὶ τρίτον εἶδος κονύζης. ἔστι δὲ καυλῷ παχυτέρα καὶ μαλακωτέρα. τοῖς δὲ

φύλλοις μείζων τῆς λεπτῆς. ἐλάσσων δὲ τῆς μείζονος. οὐλοτέρα. βαρυοσμοτέρα δὲ πολλῷ καὶ ἀηδεστέρα καὶ ἀπρακτοτέρα. φύεται δὲ ἐν ἀνύδροις.

Περὶ ἡμεροκαλλίδος. κεφ. ΦΛΔ'.

Ἡμεροκαλλίς. οἱ δὲ ἡμεροκατάλακτον. οἱ δὲ κρίνον ἄγριον. οἱ δὲ κρινάνθεμον. οἱ δὲ πορφυρανθές. οἱ δὲ βολβὸς ὁ αἱματικός. οἱ δὲ αὐτικάνθαρον. αἰγύπτιοι ἰοκροί. ῥωμαῖοι βάλβουμ. οἱ δὲ ἔλιουμ ἀγρέστεμ. οἱ δὲ ἔλιουμ μαρίνουμ. ἄφροι ἀβιβλαβόν. φύλλα ἔχει καὶ καυλὸν ὅμοια κρίνῳ. χλωρὰ δὲ ὥσπερ πράσα. ἄνθη δὲ ἐν αὐτῷ καθ᾽ ἑκάστην ἀπόφυσιν γ' ἢ δ'. τὴν σχίσιν τῷ κρίνῳ ἐοικότα ὅταν ἄρξηται χαίνειν. τὴν δὲ χρόαν ἰσχυρῶς ὠχρά. ῥίζαν ὁμοίαν βολβῷ εὐμεγέθει. ἥτις λεία ποθεῖσα καὶ σὺν μέλιτι ἐν ἐρίῳ προστεθεῖσα πεσσός ἐστιν ὑδραγωγὸς καὶ αἱμαγωγός. τὰ δὲ φύλλα λεῖα καταπλασσόμενα φλεγμονὰς μαστῶν τὰς ἐκ τοκετῶν καὶ ὀφθαλμῶν πραΰνει. καὶ καταπλάσσεται δὲ ἡ ῥίζα καὶ τὰ φύλλα ὠφελίμως ἐπὶ τῶν πυρικαύτων.

Περὶ λευκοΐου. κεφ. ΦΛΕ'.

Λευκόϊον. οἱ δὲ βασίλειον. ῥωμαῖοι ὅπουλα ἄλβα. οἱ δὲ βιόλα ἄλβα. οἱ δὲ αὐτουσία. οἱ δὲ βιόλαμ αὐξονάλεμ. οἱ δὲ πασταρίνα. οἱ δὲ πολύφυρα. γνώριμός ἐστιν. ἔστι δὲ αὐτῆς διαφορὰ ἐν τῷ ἄνθει. ἢ γὰρ λευκόν ἐστιν ἢ μήλινον, ἢ κυανοῦν ἢ πορφυροῦν εὑρίσκεται. ἔστι δὲ αὐτοῦ εὔχρηστον πρὸς τὴν ἰατρικὴν χρῆσιν τὸ μήλινον. οὗ τὰ ἄνθη ξηρὰ ἀποζεθέντα εἰς ἐγκαθίσματα ποιεῖ πρὸς τὰς περὶ ὑστέραν φλεγμονὰς καὶ ἀγωγὰς ἐμμήνων. ἀναληφθέντα δὲ κηρωτῇ ῥαγάδας τὰς ἐν δακτυλίῳ θεραπεύει. σὺν δὲ μέλιτι ἄφθας. ὁ δὲ καρπὸς αὐτοῦ σὺν οἴνῳ ποθεὶς δραχμῶν δυοῖν πλῆθος, ἢ προστεθεὶς σὺν μέλιτι, ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει. αἱ δὲ ῥίζαι καταπλασθεῖσαι σὺν ὄξει, στέλλουσι σπλῆνα. καὶ ποδαγρικοὺς ὠφελοῦσι.

Περὶ κραταιογόνου. κεφ. ΦΛϚ'.

Κραταιόγονον. οἱ δὲ κραταίονον. φύλλα ἔχει ὅμοια τοῖς τοῦ μελαμπύρου. πλείους δὲ ἀπὸ μιᾶς ῥίζης φύονται βλαστοὶ γονατώδεις. καρπὸν δὲ ὅμοιον κέγχρῳ. φύεται ἐν συσκίοις καὶ φρυγανώδεσιν ὡς ἐπὶ τὸ πολὺ τόποις. ἰσχυρῶς δὲ δριμύ. ἱστορεῖται δὲ ὑπό τινων ἡ πόσις τοῦ καρποῦ γυναῖκα ἀρρενοτόκον ποιεῖν. ἐάν τις μετὰ τὴν κάθαρσιν τῶν καταμηνίων πρὸ τοῦ πλησιάσαι πίνῃ νῆστις τρὶς τῆς ἡμέρας, ὁλκὴν τριωβόλου μετὰ ὕδατος κυάθων β' ἐπὶ ἡμέρας μ'. ὡσαύτως δὲ καὶ ὁ ἀνὴρ πινέτω τὰς ἴσας ἡμέρας καὶ πλησιαζέτω.

Περὶ φύλλου. κεφ. ΦΛΖ'.

Φύλλον. οἱ δὲ ἐλαιόφυλλον. οἱ δὲ βρυονίαν καλοῦσι. φύεται ἐν πέτραις. τὸ μὲν θηλυγόνον λεγόμενον, ὥσπερ βρύον. ἔχον χλωρότερον ἐλαίας τὸ φύλλον. καυλόν, λεπτόν. βραχύν. ῥίζαν, λεπτήν, ἄνθος λευκόν. καρπόν, μείζονα ὥσπερ μήκωνος. τὸ δὲ ἀρρενογόνον, τὰ μὲν ἄλλα ὅμοιον τῷ προειρημένῳ. καρπῷ δὲ διαφέρει. ἔχει γὰρ ὅμοιον ἄνθει ὄζην θηκύας ἐλαίας βοτρυῶδες. λέγεται δὲ τὸ ἀρρενογόνον ποθέν, ἀρρενοτοκεῖν, τὸ δὲ θηλυγόνον θηλυτοκεῖν. ἱστορεῖ περὶ τούτων Κρατεύας. ἐμοὶ δὲ δοκεῖ τὰ τοιαῦτα μέχρι τῆς περὶ αὐτῶν ἱστορίας προάγειν.

Περὶ ὄρχεως. κεφ. ΦΛΗ'.

Ὄρχις. οἱ δὲ κυνὸς ὄρχιν καλοῦσι. φύλλα ἔχει κατὰ γῆς ἐστρωμένα περὶ τὸν καυλὸν καὶ τὸν πυθμένα. ἐλαίας μαλακῆς ὅμοια. στενώτερα δὲ καὶ λεῖα μακρότερα. καυλὸν σπιθαμῆς τὸ μῆκος. ῥίζαν βολβοειδῆ. ἐφ᾽ οὗ ἄνθη πορφυροειδῆ. ἐπιμήκη. διπλῆν στενὴν ὡς ἐλαίας τὴν μὲν ἄνω, τὴν δὲ κατωτέρω. καὶ τὴν μέν, πλήρη. τὴν δὲ μαλακὴν καὶ ῥυσσήν. ἐσθίεται δὲ ἡ ῥίζα ὡς βολβὸς ἑψηθεῖσα. καὶ περὶ ταύτης δὲ ἱστορεῖται, τὴν μὲν μείζονα ῥίζαν ὑπὸ ἀνδρῶν ἐσθιομένην, ἀρρενογόνον εἶναι. τὴν δὲ ἐλάττονα ὑπὸ γυναικῶν, θηλυγόνον. προσιστορεῖται δὲ ὅτι καὶ

τὰς ἐν

τὰς δὲ ἐν θετταλίᾳ γυναῖκας, τὸν μὲν ἁπαλὸν μετὰ αἰγείου γάλακτος ποτίζειν. ὡς παρορμῶντα τὰ ἀφροδίσια. τὸν δὲ ξηρὸν πρὸς ἐπίσχεσιν καὶ ἔκλυσιν τῶν ἀφροδισίων. ἀναλύεσθαί τε τὸν ἕτερον ὑπὸ τοῦ ἑτέρου πινομένου. φύεται δὲ ἐν λιθώδεσι καὶ ἀμμώδεσι τόποις. Περὶ ὄρχεως (ἑτέρου. κεφ. φλ'.

Ὄρχις ἕτερος. ὃν σεραπιάδα ἔνιοι καλοῦσιν. ὡς καὶ ἀνδρέας διὰ τὸ πολύχρηστον τῆς ῥίζης. φύλλα ἔχει ἐοικότα πρασίῳ ἐπιμήκη. πλατύτερα δὲ καὶ λιπαρά. ἐπικαμπῆ ἐν ταῖς μασχάλαις. καυλὸν σπιθαμιαῖον. ἄνθη δὲ ὑπόπορφυρα. ῥίζα δὲ ὑπάρχει ὄρχεσιν ὁμοία. ἥτις δύναμιν ἔχει καταπλαττομένη, οἰδημάτων σκεδαστικήν. καὶ ἑλκῶν ἀνακαθαρτικήν. καὶ ἑρπήτος ἐφεκτικήν. ἀνασκευάζει δὲ καὶ σύριγγας. καὶ τὰ φλεγμαίνοντα παρηγορεῖ καταπλασσομένη. ξηρὰ δὲ νομὰς ἵστησι. καὶ τὰ ἐν στόματι κακοήθη ἰᾶται. ἵστησι δὲ καὶ κοιλίαν σὺν οἴνῳ ποθεῖσα. ἱστορεῖται δὲ καὶ περὶ ταύτης, ὅσα καὶ περὶ τοῦ κυνὸς ὄρχεως. Περὶ σατυρίου. κεφ. φμ'.

Σατύριον. οἱ δὲ τρίφυλλον καλοῦσιν. ἐπειδὴ ὡς ἐπὶ τὴν γῆν φύλλα τρία φέρει κεκλασμένα. λαπάθῳ ἢ κρίνῳ ὅμοια. ἐλάττονα μέντοι καὶ ἐνερευθῆ. καυλὸν δὲ ψιλόν. μακρόν. ὡς πήχεως. ἄνθος κρινοειδές. λευκόν. ῥίζαν βολβοειδῆ ὅσον μῆλον. πυῤῥάν. τὰ δὲ ἐντὸς λευκὴν ὥσπερ ᾠόν. γευομένῳ γλυκεῖαν καὶ εὔστομον. ταύτην δεῖ πίνειν ἐν οἴνῳ μέλανι αὐστηρῷ πρὸς ὀπισθότονον, καὶ εἰ βούλεται γυναικὶ συνουσιάσαι, χρῆσθαι. φασὶ γὰρ αὐτὴν καὶ ὁρμητικὴν εἶναι τὴν ἐπὶ συνουσίᾳ. Περὶ σατυρίου ἐριθρονίου. κεφ. φμα'.

Σατύριον τὸ ἐρυθρόνιον. οἱ δὲ σατύριον ἐρυθραϊκόν. οἱ δὲ μήλιον τὸ ἐν ὕδασιν. οἱ δὲ ἐντατικόν. οἱ δὲ πριαπικόν. οἱ δὲ σατυρίσκος. οἱ δὲ ὄρχις σατύρου. ῥωμαῖοι μολορτίκουλουμ βένερις. ἔχει σπέρμα λινοσπέρμῳ ἐμφερές. μεῖζον δὲ καὶ ῥωμαλέον. καὶ στίλβον καὶ λεῖον ὅπερ ἱστορεῖται καὶ αὐτὸ συνουσίας ἐγείρειν ὥσπερ καὶ ὁ σκίγκος. ἔστι δὲ τῆς ῥίζης αὐτοῦ, ὁ μὲν φλοιὸς ὑπόσχνος καὶ πυῤῥός. τὸ δὲ ἔνδοθεν λευκόν. γευομένῳ εὔστομον καὶ γλυκύ. φύεται ἐν εὐηλίοις καὶ ὀρεινοῖς τόποις. ἱστορεῖται δὲ ὅτι καὶ εἰς τὴν χεῖρα ληφθεῖσα ἡ ῥίζα ἐρεθίζει πρὸς ἀφροδίσια. σὺν οἴνῳ δὲ ποθεῖσα μᾶλλον. Περὶ ὁρμίνου ἡμέρου. κεφ. φμβ'.

Ὅρμινον ἥμερον. ῥωμαῖοι γεμινάλις. δακοὶ ὁρμιά. πόα ἐστὶν ἐμφερὴς πρασίῳ τοῖς φύλλοις. καυλὸς δὲ τετράγωνος ἡμιπηχυαῖος. περὶ ὃν ἐξοχαὶ ὅμοιαι λοβοῖς ὡς ἐπὶ τὴν ῥίζαν νενευκυῖαι. ἐν οἷς σπέρμα διάφορον. ἐπὶ μὲν γὰρ τοῦ ἀγρίου στρογγύλον εὑρίσκεται φαιόν. ἐπὶ δὲ τοῦ ἑτέρου ἐπιμήκες καὶ μέλαν, οὗπερ καὶ ἡ χρῆσις. δοκεῖ δὲ καὶ τοῦτο σὺν οἴνῳ πινόμενον, συνουσίαν παρορμᾶν. ἀποκαθαίρει δὲ σὺν μέλιτι ἄργεμα. λευκώματα. καταπλασθὲν δὲ μεθ' ὕδατος καὶ οἰδήματα διαφορεῖ. καὶ σκόλοπας ἐπισπᾶται. καὶ ἡ πόα δὲ καταπλασθεῖσα, τὰ αὐτὰ ποιεῖ. τὸ δὲ ἄγριον ἰσχυροτέραν ἔχει τὴν δύναμιν. ὅθεν μίσγεται καὶ συγχρίσμασι. μάλιστα δὲ τῷ γλευκίνῳ. Περὶ ἡδυσάρου. κεφ. φμγ'.

Ἡδύσαρον τὸ ὑπὸ τῶν μυρεψῶν καλούμενον πελεκῖνος. θάμνος ἐστὶ φύλλα ἔχων ἐρεβίνθῳ ὅμοια. λοβοὺς δὲ κερατίοις ἐοικότας. ἐν οἷς τὸ σπέρμα πυῤῥόν. ὅμοιον πελέκει ἀμφιστόμῳ. ὅθεν καὶ ὠνόμασται. πικρὸν γευόμενον. εὔστομαχον ποθέν. μισγόμενον δὲ καὶ ἀντιδότοις. σὺν μέλιτι δὲ προστεθὲν πρὸ τῆς μίξεως, ἀτόκιον εἶναι δοκεῖ. φύεται δὲ ἐν κριθαῖς καὶ πυροῖς. Περὶ ὀνόσματος. κεφ.

Ὄνοσμα. οἱ δὲ ὀσμάδα. οἱ δὲ φλονῖτιν. οἱ δὲ ὄνωνιν καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὅμοια τοῖς τῆς ἀγχούσης. προμήκη. μαλακά. ὡς τετραδάκτυλα τὸ μῆκος. τὸ δὲ πλάτος δακτύλου. ἐπὶ γῆς κατεστρωμένα. ἐμφερέστατα τοῖς τῆς ἀγχούσης. ἔστι δὲ ἄκαυλος. ἄκαρπος. ἀνανθής. ῥίζιον δὲ ὑπάρχει ὑπομῆκες. ἀσθενές. λεπτόν. ἐνερευθὲς ἢ σύγχρουν. φύεται δὲ ἐν τραχέσι τόποις. τούτου τὰ φύλλα ἐν οἴνῳ ποθέντα, ἔμβρυα ἄγει. φασὶ δὲ ὅτι κἂν ἔγκυος ὑπερβῇ τὴν πόαν ἐκτιτρώσκει.

Περὶ νυμφαίας. κεφ. φμέ.

Νυμφαία· φύεται ἐν ἕλεσι καὶ ὕδασι στασίμοις. φύλλα δὲ ἔχει ὅμοια κιβωρίῳ, σμικρότερα δὲ καὶ ἐπιμηκέστερα, ποσῶς ὑπερέχοντα τοῦ ὕδατος, τὰ δὲ καὶ ἐν αὐτῷ τῷ ὕδατι, πλείονα ἐκ τῆς αὐτῆς ῥίζης. ἄνθος δὲ λευκόν, ὅμοιον κρίνῳ, ἔχον κροκῶδες τὸ μέσον. ὅταν δὲ ἀπανθήσῃ, στρογγύλον, μήλῳ παραπλήσιον τῇ περιφερείᾳ γίνεται, ἢ μήκωνος κεφαλῇ, μέλαν, ἐν ᾧ καρπὸς μέλας, πλατύς, πυκνός, γευομένῳ γλίσχρος. ὁ δὲ καυλὸς λεῖος, οὐ παχύς, μέλας, ὅμοιος τῷ τοῦ κιβωρίου. ῥίζα μέλαινα, τραχεῖα, ῥοπαλοειδής, ἥτις τέμνεται φθινοπώρῳ. ξηρὰ οὖν σὺν οἴνῳ ποθεῖσα, κοιλιακοὺς ὠφελεῖ, δυσεντερικούς, καὶ σπληνατικούς. καταπλάσσεται δὲ πρὸς στόμαχον καὶ κύστεως ἀλγήματα. ἡ ῥίζα καὶ ἀλφοὺς σμήχει σὺν ὕδατι. ἀλωπεκίας τε σὺν πίσσῃ ἐπιτεθεῖσα ἰᾶται. πίνεται δὲ ἡ ῥίζα καὶ πρὸς ὀνειρωγμούς· παραιτεῖται γὰρ τούτους. ἀτονίαν τε ἐργάζεται αἰδοίου πρὸς ὀλίγας ἡμέρας, εἴ τις ἐνδελεχῶς πίνοι. τὸ αὐτὸ δὲ ποιεῖ καὶ τὸ σπέρμα ποθέν. δοκεῖ δὲ ὠνομάσθαι νυμφαία, διὰ τὸ ἔνυδρον φιλεῖν τόπον. εὑρίσκεται δὲ πολλὴ ἐν Ἤλιδι ἐπὶ τοῦ Ἀνίγρου ποταμοῦ, καὶ τῆς Βοιωτίας ἐν Ἁλιάρτῳ.

Περὶ νυμφαίας ἄλλης. κεφ. φμς΄.

Νυμφαία ἄλλη· οἱ δὲ νυμφῶνα καλοῦσι. γίνεται καὶ ἄλλη νυμφαία, ἧς τὸ ἄνθος βλέφαρα λέγεται, φύλλα ἔχουσα ὅμοια τῇ προειρημένῃ. ῥίζαν μέντοι λευκὴν καὶ τραχεῖαν ἔχει· ἄνθος μήλινον, στίλβον, ὅμοιον ῥόδῳ. ποιεῖ δὲ ἡ ῥίζα καὶ τὸ σπέρμα πρὸς ῥοῦν γυναικεῖον ἐν οἴνῳ μέλανι πινόμενον. φύεται τοῖς περὶ Θεσσαλίαν τόποις κατὰ τὸν Πηνειὸν ποταμόν.

Περὶ ἀνδροσάκους. κεφ. φμζ΄.

Ἀνδρόσακες· οἱ δὲ πικράδα, οἱ δέ, λευκήν, οἱ δὲ θαλασσίαν καλοῦσι. εὕρηται μάλιστα ἐν Συρίᾳ ἐν παραθαλασσίοις τόποις. πόα δ᾽ ἐστὶ λεπτή, λεπτόκαρφος, πικρά, ἄφυλλος, θυλάκιον τῶν ἐπὶ κεφαλῆς ἔχουσα περιεκτικὸν σπέρματος. δύναμιν δὲ ἔχει ποθεῖσα σὺν οἴνῳ < β΄ πλῆθος, οὖρα πολλὰ τῶν ὑδρωπικῶν ἄγειν. καὶ τὸ ἀφέψημα δὲ τῆς πόας καὶ ὁ καρπὸς πινόμενος, τὸ αὐτὸ ποιεῖ. καταπλάσσεται δὲ καὶ τῶν ποδαγρικῶν ὠφελίμως.

Περὶ ἀσπλήνου. κεφ. φμη΄.

Ἄσπληνον· οἱ δὲ σκολοπένδριον, οἱ δέ, σπλήνιον, οἱ δὲ ἡμιόνιον, οἱ δὲ πτέρυξ, οἱ δὲ λογχῖτις, οἱ δὲ ἀτούριος, οἱ δὲ φρυγία, οἱ δὲ φρυγῖτις, οἱ δὲ σελβοδότης, προφῆται αἷμα γαλῆς. φύλλα ἔχει σκολοπένδρᾳ τῷ θηρίῳ ὅμοια, πλείονα ἀπὸ μιᾶς ῥίζης περιεχόμενα. φύεται ἐν τοίχοις καὶ πέτραις ταῖς ἀπὸ κοχλάκων παλισκίοις· ἄκαυλα, ἀνανθῆ, ἄκαρπα, ἐντετμημένα ὡς τὰ τοῦ πολυποδίου, κάτωθεν ὑπόξανθα καὶ δασέα, ἄνωθεν δὲ χλωρά. δύναμιν δὲ ἔχει τὰ φύλλα ἀφεψηθέντα σὺν ὄξει καὶ πινόμενα ἐπὶ ἡμέρας μ΄, σπλῆνα τήκειν. δεῖ δὲ καταπλάσσειν καὶ τὸν σπλῆνα τοῖς φύλλοις λείοις σὺν οἴνῳ· βοηθεῖ καὶ στραγγουρίᾳ καὶ λυγμῷ, καὶ ἰκτέρῳ, καὶ λίθους τοὺς ἐν κύστει θρύπτει. δοκεῖ δὲ ἀτόκιος εἶναι καθ᾽ ἑαυτήν, καὶ μετὰ ἡμιόνου σπληνὸς περιαπτομένη. ἀσελήνου δὲ νυκτός φασι δεῖν αὐτὴν ὀρύσσειν ἀτόκιον.

Περὶ ἡμιονίτιδος. κεφ. φμθ΄.

Ἡμιονῖτις· οἱ δὲ σπλήνιον. φύλλον ἀνίησιν ὅμοιον δρακοντείῳ, μηνοειδές. ῥίζαι δὲ ὕπεισι πολλαί, λεπταί. οὔτε δὲ καυλόν, οὔτε καρπόν, οὔτε ἄνθος φέρει. φύεται ἐν πετρώδεσι τόποις. γεῦσαι μὲν δ᾽ ἡ πόα στυπτική. ἥτις σὺν ὄξει ποθεῖσα, τήκει σπλῆνα.

Περὶ

Περὶ ἀνθυλλίδος. κεφ. φνα´.

Ἀνθυλλίς· οἱ δὲ ἄνθυλλον· οἱ δὲ ἀνθεμίδα· οἱ δὲ ἐράνθεμις· οἱ δὲ λευκάνθεμον· οἱ δὲ σωραυθίς· οἱ δὲ ἄνθος πεδινόν· ῥωμαῖοι σωλάστρουμ καλοῦσι. διττή ἐστιν. ἡ μὲν γὰρ φακῷ παραπλήσια φύλλα ἔχει καὶ κλωνία, σπιθαμῆς ὕψος. ὀρθὰ δὲ καὶ τὰ φύλλα μαλακά. ῥίζα δὲ λεπτή, μικρά. φύεται ἐν ὑφαλμύροις τόποις καὶ εὐηλίοις, γινομένη ὕφαλμος. ἡ δὲ ἑτέρα χαμαιπίτυϊ τὰ φύλλα καὶ τὰ κλωνία ἔοικε. δασύτερα μέντοι καὶ βραχύτερα, καὶ τραχύτερα. τὸ δὲ ἄνθος πορφυροῦν, βαρύοσμον ἰσχυρῶς. ῥίζα ὥσπερ κιχωρίου. δύναται δὲ ἰσχυρῶς δυσουροῦσι καὶ νεφριτικοῖς πινομένη βοηθεῖν. πλῆθος < δ´. ἐκμαλάσσουσι δὲ φλέγματα τὰς ὑστέρας λεῖαι σὺν ῥοδίνῳ καὶ γάλακτι προστιθέμεναι. ἰῶνται δὲ καὶ τραύματα. ἡ δὲ τῇ χαμαιπίτυϊ ὁμοία, μετὰ τῶν ἄλλων καὶ ἐπιληπτικοὺς ἰᾶται σὺν ὀξυμέλιτι πινομένη.

Περὶ ἀνθεμίδος. κεφ. φνβ´.

Ἀνθεμίς· οἱ δὲ λευκάνθεμον· οἱ δὲ ἠράνθεμον, διὰ τὸ ἀνθεῖν ἐπὶ ἔαρος· οἱ δὲ χαμαίμηλον, διὰ τὴν πρὸς τὰ μῆλα ὁμοιότητα τῇ ὀσμῇ· οἱ δὲ μηλάνθεμον· οἱ δὲ χρυσοκόμην· οἱ δὲ καλλίαν· ῥωμαῖοι μάλιγμ· ἄφροι ἀστηρτιφή· ἕτεροι δὲ χρυσοκόμην καλοῦσι. ταύτης εἴδη τρία, ἄνθεσι μόνον διαφέροντα. κλῶνες σπιθαμιαῖοι θαμνοειδεῖς, μασχάλας ἔχοντες πολλάς· κλωνάρια μικρὰ λεπτὰ πολλά· κεφάλια περιφερῆ, ἔνδοθεν μὲν χρυσίζοντα ἄνθη. ἔξωθεν δὲ περίκεινται κυκλοτερῶς λευκά, ἢ μήλινα ἢ πορφυρᾶ, κατὰ μέγεθος πηγάνου φύλλων. φύεται ἐν τόποις τραχέσι καὶ παρὰ τὰς ὁδούς. συλλέγεται δὲ ἔαρος. δύναμιν δὲ ἔχουσιν αἱ ῥίζαι καὶ τὰ ἄνθη καὶ ἡ βοτάνη θερμαντικὴν, λεπτυντικήν. πινόμεναι δὲ καὶ ἐγκαθεζόμεναι, καταμήνια ἄγουσι καὶ ἔμβρυα, καὶ λίθους, καὶ οὖρα. ποτίζεται δὲ καὶ πρὸς ἐμπνευματώσεις καὶ εἰλεούς. καὶ ἴκτερον δὲ ἀποκαθαίρουσι καὶ ἡπατικοὺς ἰῶνται. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν εἰς πυρίας λαμβάνεται τὰς πρὸς κύστιν. πρακτικώτερον δὲ τοῖς λιθιῶσι τὸ πορφυρανθὲς ὅπερ τοῖς ὅλοις ἐστὶ μεῖζον ἰδίως ἠράνθεμον καλούμενον. τὸ δὲ λευκάνθεμον καλούμενον οὐρητικώτερον καὶ τὸ χρυσάνθεμον. θεραπεύουσι δὲ καὶ αἰγιλώπια καταπλασσόμεναι. διαμασώμεναι δὲ καὶ ἄφθας ἰῶνται. χρῶνται δέ τινες καὶ συγκλύσματι μετ᾽ ἐλαίου, λεοτριβοῦντες αὐτὰ πρὸς ἀνασκευὴν τῶν περιοδικῶν πυρετῶν. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα καὶ τὰ ἄνθη ἕκαστον αὐτῶν κόπτοντας ἰδίᾳ καὶ ἀναλαμβάνοντας τροχίσκους. τὴν δὲ ῥίζαν ξηραίνοντας. χρείας δὲ ἐπιγινομένης, διδόναι ὅτε μὲν τῆς βοτάνης μέρη β´. ὅτε δὲ τοῦ ἄνθους ἢ τῆς ῥίζης μέρος ἕν. ὅτε δὲ τοὐναντίον· τοῦ ἄνθους μὲν β´. τῆς δὲ βοτάνης ἕν. ἐναλλὰξ διπλασιάζοντας παρ᾽ ἡμέραν. πίνειν δὲ δεῖ ἐν οἰνομέλιτι κεκραμένῳ.

Περὶ παρθενίου. κεφ. φνγ´.

Παρθένιον· οἱ δὲ ἀμάρακον· οἱ δὲ ἀνθεμίς· οἱ δὲ λευκάνθεμον· οἱ δὲ χαμαίμηλον· οἱ δὲ χρυσόκαλλις· οἱ δὲ μελάβαθρον· οἱ δὲ ἄνθος πεδινόν· ῥωμαῖοι σώλις σέλουλουμ· οἱ δὲ μιλλεφόλιουμ· θοῦσκοι καυτάν· ἄφροι θαμάκθ. φύλλα ἔχει ὅμοια κορίῳ λεπτά. ἄνθη λευκὰ κύκλῳ, τὸ δὲ μέσον μήλινον. ὀσμὴ ὑπόβρομον. τῇ δὲ γεύσει πικρίζον. δύναται δὲ ξηρὰ σὺν ὀξυμέλιτι ἢ σὺν ἁλσὶ ποθεῖσα ὡς τὸ ἐπίθυμον, φλέγμα καὶ χολὴν ἄγειν κάτω. καὶ τοῖς ἀσθματικοῖς ὠφελεῖν καὶ μελαγχολικοῖς. ἡ χλωρὰ δὲ χωρὶς τοῦ ἄνθους, ὠφελίμως τῶν λιθιώντων καὶ ἀσθματικῶν ποτίζεται. τὸ δὲ ἀφέψημα αὐτῆς ἐγκάθισμα ὑστέρας ἐσκληρυμένης καὶ φλεγμαινούσης ἐστί. καταπλάσσεται δὲ καὶ πρὸς ἐρυσιπέλατα καὶ φλεγμονὰς σὺν τοῖς ἄνθεσιν.

Περὶ βουφθάλμου. κεφ. φνδ'.

Βούφθαλμον· οἱ δὲ καλχάν. οἱ δὲ βαλσαμίνην. προφῆται αἱμόρροα. οἱ δὲ γόνος ἑρμοῦ. οἱ δὲ γόνος ἄφθιτος. οἱ δὲ μνησίθεος. ῥωμαῖοι καππακορανία. ἄφροι ναράτ. καυλία ἀνίησι τρυφερὰ ὑπόλεπτα. φύλλα δὲ μαραθροειδῆ. ἄνθη μήλινα. μείζονα τῶν ἀνθεμίδος. ὀφθαλμοειδῆ. ὅθεν καὶ ὠνόμασται. φύεται δὲ ἐν πεδίοις. καὶ περὶ τὰς πόλεις. ταύτης τὰ ἄνθη λεῖα σὺν κηρωτῇ, οἰδήματα καὶ σκληρίας διαφορεῖ. φασὶ δὲ ὅτι ἐν τῷ βαλανείῳ μετὰ τὸ ἐξελθεῖν πινόμενον, εὔχροιαν ποιεῖ πρὸς χρόνον τινὰ τοῖς ἰκτερικοῖς.

Περὶ παιονίας. κεφ. φνε'.

Παιονία ἄρρην. ἡ γλυκυσίδη. οἱ δὲ, πεντόβορον. οἱ δὲ ὀροβέλιον. οἱ δὲ, ὀροβάξ. οἱ δὲ αἱμαγωγόν. οἱ δὲ παισίδη. οἱ δὲ μονογλώσσον. οἱ δὲ μήνιον. οἱ δὲ παιώνιον. οἱ δὲ πανθηλύκερατος. οἱ δὲ ἰδαίους δακτύλους. οἱ δὲ ἀγλαοφώτιδα. οἱ δὲ θεοδόνιον. οἱ δὲ σελήνιον. προφῆται σεληνόγονον. οἱ δὲ φθίσις. ῥωμαῖοι κάστα. καυλὸς ὡς διασπιθαμιαῖος. φύεται παραφυάδας ἔχων πολλάς. φύλλα δὲ ἡ μὲν ἄρρην βασιλικῇ καρύᾳ ὅμοια. ἡ δὲ θήλεια ἀπέσχισται τὰ φύλλα ὡς τὸ σμύρνιον. λοβοὺς δέ τινας ἀνίησιν ἐπ' ἄκρου τοῦ καυλοῦ. ἀμυγδάλοις ὁμοίους. ὧν ἀνεῳχθέντων εὑρίσκονται ἐρυθροὶ κόκκοι πολλοὶ μικροί. ἐμφερεῖς τοῖς τῶν ῥοιᾶς. ἐν μέσῳ δὲ μέλανες. ἐμπόρφυροι. ε ἢ ς'. ῥίζα δὲ τῆς μὲν ἄρρενος, περὶ δακτύλου πάχος. μῆκος δὲ σπιθαμῆς. λεπτή. γευομένῳ στύφουσα. λευκή. ἐπὶ δὲ τῆς θηλείας παραφυάδας ὡς περὶ βαλάνους ἔχουσα ζ' ἢ η' ὥσπερ ἀσφόδελος. δίδοται δὲ ξηρὰ γυναιξὶν ἡ ῥίζα ταῖς ἐκ τόκου μὴ καθαιρομέναις. κινεῖ δὲ καὶ τὰ καταμήνια ἀμυγδάλου μέγεθος πινομένη. τοῖς τε κατὰ γαστέρα ὀδυνήμασι βοηθεῖ ποθεῖσα ἐν οἴνῳ. ὠφελεῖ δὲ καὶ ἰκτερικούς. καὶ νεφριτικούς. καὶ κύστιν ἀλγοῦντας. ἑψηθεῖσα ἐν οἴνῳ καὶ πινομένη κοιλίαν ἵστησι. τοῦ δὲ καρποῦ ιε ἢ ιβ' κόκκοι πυρροὶ ποθέντες ἐν οἴνῳ μέλανι αὐστηρῷ, ῥοῦν ἐρυθρὸν ἱστῶσι. στομαχικοῖς τε δακνομένοις ἐσθιόμενοι βοηθοῦσι. καὶ ὑπὸ τῶν παιδίων πινόμενοι, καὶ ἐσθιόμενοι ἀρχὰς λιθιάσεως παραιροῦνται. οἱ δὲ μέλανες καὶ πρὸς τοὺς ὑπὸ ἐφιαλτῶν πνιγμοὺς καὶ πρὸς τὰς ὑστερικὰς πνίγας καὶ ὀδύνας μήτρας ἐν μελικράτῳ ἢ οἴνῳ, ὅσον ιε κόκκοι πινόμενοι, ποιοῦσι. φύεται δὲ ἐν ὑψηλοτάτοις ὄρεσι καὶ ἀκρωτηρίοις.

Περὶ λιθοσπέρμου. κεφ. φνς'.

Λιθόσπερμον. οἱ δὲ αἰγόνυχον. οἱ δὲ ἐξώνυχον. οἱ δὲ λεοντίον. οἱ δὲ λίθος λεοντική. οἱ δὲ γοργόνιον. οἱ δὲ ταντάλιτις. οἱ δὲ διόσπορον. ῥωμαῖοι κολοῦμβαμ. δακοὶ γονολῆτα. οἱ δὲ ἡράκλειαν, διὰ τὴν περὶ τὸ σπέρμα ἰσχύν. ὅθεν καὶ λιθόσπερμον ὠνόμασται. φύλλα ἔχει ὅμοια ἐλαίας. μακρότερα δὲ καὶ πλατύτερα καὶ τὰ περὶ τὸν πυθμένα ἐπὶ γῆς κείμενα. κλωνία δὲ ὀρθά. λεπτά. πάχος ὀξυσχοίνου. στερεά. ξυλώδη. ἐπὶ δὲ τῶν ἄκρων αὐτῶν δίχολος ἔκφυσις. καυλοειδής. ἔχουσα φύλλα μακρὰ παρ' οἷς σπέρμα λιθῶδες, στρογγύλον. μικρόν. ὀροβῷ ἴσον. φύεται ἐν τραχέσι τόποις καὶ ὑψηλοῖς. δύναμιν δὲ ἔχει τὸ σπέρμα μετ' οἴνου λευκοῦ πινόμενον, λίθους θρύπτειν καὶ οὖρα ἄγειν.

Περὶ φαλάριδος. κεφ. φνζ'.

Φάλαρις. καυλία ἀνίησιν ἐκ ῥιζῶν λεπτῶν ὡς καλαμίσκων πολλά. δισπάλαιστα γονατώδη ἐοικότα τοῖς τῆς ζέας. σπέρμα δὲ ἔπεστι μέγεθος κέγχρου λευκόν. ὑπόμηκες. δύναμιν δὲ ἔχει κοπτομένη ἡ πόα καὶ χυλιζομένη δι' ὕδατος ἢ οἴνου, πρὸς τὰ τῆς κύστεως ἀλγήματα ποιεῖν πινομένη. καὶ τοῦ σπέρματος δὲ μετὰ κοχλιαρίου ὕδατος πλῆθος πινόμενον πρὸς τὰ αὐτὰ ποιεῖ.

Περὶ

Περὶ ἐρυθροδάνου. κεφ. φνη.

Ἐρυθρόδανον. οἱ δὲ ἐρευθόδανος ῥίζα. οἱ δὲ ἰσύθριον. οἱ δὲ δράκανος. οἱ δὲ, κιννάβαρις. ῥωμαῖοι ῥουβία πασσίβα. θοῦσκοι λάμπα μίνωρ. αἰγύπτιοι σωφεβί. ῥίζα δέ ἐστιν ἐρυθρὰ βαφική. ἡ μῦτις ἀγρία. ἡ δὲ σπαρτή. ὡς ἐν θαβαύῃ τῆς γαλιλαίας. καὶ ῥαβαίνῃ τῆς ἰταλίας. καὶ ἐν καρίᾳ μεταξὺ τῶν ἐλαιῶν σπειρόμενον ὥσπερ ἐν ταῖς ἀρούραις. ὠφελίμως δὲ σπείρεται. διὰ τὸ γίνεσθαι ἐκ τούτου πλείστην πρόσοδον. εἰσὶ δὲ αὐτοῦ οἱ καυλοὶ τετράγωνοι. μακροί. τραχεῖς. ὅμοιοι τοῖς τῆς ἀπαρίνης, κατὰ πάντα δὲ μείζονες καὶ ῥωμαλεώτεροι. ἔχοντες ἐκ διαστημάτων τὰ φύλλα καθέκαστον γόνυ, ὥσπερ ἀστέρας εἰς κύκλῳ περικείμενα. ὁ καρπὸς στρογγύλον. τὰ πρῶτα χλωρόν. εἶτα ἐρυθρόν. εἶτα πεπαινόμενον μέλανα. ῥίζα λεπτή. μακρά. ἐρυθρά. διουρητική. ὅθεν ἰκτερικοῖς μετὰ μελικράτου πινομένη βοηθεῖ. ἰσχιαδικοῖς τε καὶ παραλελυμένοις. ἄγει δὲ οὖρα πολλὰ καὶ παχέα. ἔσθ' ὅτε δὲ καὶ αἷμα. λούεσθαι μέντοι δεῖ καθημέραν τοὺς πίνοντας. καὶ ὁρᾶν τὴν τῶν κενουμένων τὴν διαφοράν. ἐχιοδήκτοις τε βοηθεῖ ὁ χυλὸς μετὰ τῶν φύλλων ποθείς. ὁ δὲ καρπὸς μετ' ὀξυμέλιτος πινόμενος, σπλῆνα τήκει. προστεθεῖσα δὲ ἡ ῥίζα, ἔμβρυα καὶ ἔμμηνα ἄγει καὶ δεύτερα. θεραπεύει δὲ καὶ ἀλφοὺς λευκοὺς μετ' ὄξους καταπλασσομένη.

Περὶ λογχίτιδος. κεφ. φνθ.

Λογχῖτις. οἱ δὲ κέστρον ἢ μηδοῦσα. ῥωμαῖοι βενέρεα. οἱ δὲ λαγκέολα. φύλλα ἔχει πλατυκάρπῳ πράσῳ ὅμοια. πλατύτερα δὲ καὶ ὑπέρυθρα πλεῖστα. πρὸς τὴν ῥίζαν περικλώμενα ὡς ἐπὶ τὴν γῆν. ἔχει δὲ καὶ περὶ τὸν καυλὸν ὀλίγα. ἐφ' οὗ ἄνθη ὅμοια πιλίσκοις. τῷ τύπῳ δὲ κωμικοῖς προσωπείοις κεχηνόσι. μέλανα μέν. λευκὸν δέ τι ἀπ' αὐτῶν ἐξέχει ἀπὸ τοῦ χάσματος πρὸς τὸ κάτω χεῖλος. ὥσπερ γλωσσάριον. τὸ σπέρμα δὲ ὅμοιον λόγχῃ. τρίγωνον ἐν προκαρπίοις. ὅθεν καὶ τῆς προσωνυμίας ἠξιώθη. ῥίζα δὲ ὁμοία δαύκῳ. φύεται ἐν τραχέσι καὶ ἀνίκμοις τόποις. ταύτης ἡ ῥίζα διουρητικὴ πινομένη σὺν οἴνῳ.

Περὶ ἑτέρας λογχίτιδος. κεφ. φξ.

Λογχῖτις ἑτέρα. οἱ δὲ λογχῖτιν τραχεῖαν. ῥωμαῖοι λογγίνα. οἱ δὲ καλαβρίνα. φύλλα ἀφίησιν ὅμοια σκολοπενδρίῳ. τραχύτερα δὲ καὶ μείζονα. καὶ μᾶλλον ἐσχισμένα. δύναμιν δὲ ἔχει τραυματικήν. ἀφλέγμαντον. τήκει δὲ καὶ σπλῆνα μετ' ὄξους πινομένη.

Περὶ ἀλθαίας. κεφ. φξα.

Ἀλθαία. οἱ δὲ ἀλθίοκον. ἔνιοι δὲ ἰβίσκον καλοῦσι. μαλάχης ἐστὶν ἀγρίας εἶδος. φύλλα περιφερῆ ὥσπερ κυκλάμινος. ἔγχνοα. ἔχει δὲ ἄνθος ῥοδοειδές. καυλὸν δίπηχυν. ῥίζαν δὲ γλίσχρον. λευκὴν ἔνδοθεν. ὀνόμασται δὲ ἀλθαία διὰ τὸ πολυαλθὲς καὶ πολύχρηστον αὐτῆς. ἑψηθεῖσα γὰρ ἐν μελικράτῳ ἢ οἴνῳ καὶ καθ' ἑαυτὴν ποθεῖσα, ποιεῖ πρὸς τραύματα. παρωτίδας. ἀποστήματα. μαστοὺς φλεγμαίνοντας. δακτυλίων θλάσματα. ἐμφυσήματα. συντάσεις νεύρων. διαφορεῖ δὲ ἢ ἐκπέσσει. ἢ ῥήγνυσι καὶ ἐπουλοῖ. συμμαλαχθεῖσα δὲ ἑφθὴ ὡς εἴρηται στέατι ὑείῳ ἢ χηνείῳ ἢ τερεβινθίνῃ, πρὸς ὑστέρας φλεγμονὰς καὶ μύσεις ἐν προσθέματι ποιεῖ. καὶ τὸ ἀφέψημα δὲ αὐτῆς τὸ αὐτὸ ποιεῖ. ἄγει καὶ τὰ καλούμενα λόχια. τὸ δὲ τῆς ῥίζης ἀφέψημα σὺν οἴνῳ πινόμενον, ὠφελεῖ δυσουροῦντας. λιθιώντων ὠμότητας. δυσεντερικούς. ἰσχιαδικούς. τρομώδεις. ῥηγματίας. καὶ πόνους ὀδόντων πραΰνει σὺν ὄξει ἀφεψηθεῖσα καὶ διακλυζομένη. ὁ δὲ καρπὸς χλωρός τε καὶ ξηρὸς λεῖος κατα-

χριαθεὶς σὺν ὄξει ἐν ἡλίῳ, σμηκτικός ἐστιν ἀλφῶν. μετ' ὀξελαίου δὲ συγχριόμενος, προφυλακτικός ἐστιν ἰοβόλων. ποιεῖ δὲ καὶ πρὸς δυσεντερίας καὶ αἵματος ἀναγωγὴν καὶ ἀῤῥοίας. τὸ δὲ ἀφέψημα τοῦ σπέρματος πινόμενον, καὶ πρὸς μελισσῶν καὶ τῶν λεπτῶν θηρίων πληγὰς πάντων, ἐν ὀξυκράτῳ ἢ οἴνῳ τεθέν. καὶ τὰ φύλλα δὲ μετ' ὀλίγου ἐλαίου καταπλάσσεται ἐπὶ τῶν δηγμάτων καὶ ἐπὶ τῶν πυρικαύτων. πήγνυσι δὲ ἡ ῥίζα καὶ ὕδωρ μιγεῖσα λεία καὶ συνεξαιθριασθεῖσα.

Περὶ ἀλκέας. κεφ. φξα'.

Ἀλκέα. ἡ αὐτὴ εἶδός ἐστιν ἀγρίας μαλάχης. ἔχουσα φύλλα ἐσχισμένα πρὸς τὰ τῆς ἱερᾶς βοτάνης. καυλοὺς γ' ἢ δ'. φλοιὸν ἔχοντας καννάβει παραπλήσιον. ἄνθος μικρὸν ἐμφερὲς ῥόδῳ. ῥίζας λευκάς. πλατείας ε' ἢ ς' ὅσον πήχεως. αἵτινες οἴνῳ ἢ ὕδατι πινόμεναι, δυσεντερίαν καὶ ῥήγματα ἰῶνται.

Περὶ καννάβεως. κεφ. φξβ'.

Κάνναβις. οἱ δὲ ὑδράστινα. ῥωμαῖοι τερμινάλις. οἱ δὲ κάνναβις ἀγρία. ῥαβδία φέρει ὅμοια τοῖς τῆς ἀλθέας. μελάντερα δὲ καὶ τραχύτερα. καὶ μικρότερα. τὸ ὕψος πήχεως. τὰ δὲ φύλλα ὅμοια τῇ ἡμέρῳ. τραχύτερα δὲ καὶ μελάντερα. ἄνθη ὑπέρυθρα. λυχνίδι ἐμφερῆ. σπέρμα δὲ καὶ ῥίζαν ὅμοια τῇ ἀλθέᾳ. δύναμιν δὲ ἔχει ἡ ῥίζα ἑφθὴ καταπλασθεῖσα, φλεγμονὰς παρηγορεῖν. καὶ οἰδήματα διαφορεῖν. καὶ πώρους διαχεῖν. καὶ ὁ ἀπὸ ταύτης δὲ φλοιός, εὔθετος εἰς πλοκὴν σχοινίων.

Περὶ καννάβεως ἡμέρου. κεφ. (φξγ'.

Κάνναβις ἡμερος. οἱ δὲ, καννάβιον. οἱ δὲ σχοινοστρόφον. οἱ δὲ ἀστέριον. ῥωμαῖοι κάνναβιμ. φυτόν ἐστιν εὔχρηστον ἐν τῷ βίῳ πρὸς τὰς τῶν εὐτονωτάτων σχοινίων πλοκάς. φύλλα φέρει παραπλήσια τῇ μελέᾳ. δυσώδη. καυλοὺς μακρούς. κενούς. καρπὸν στρογγύλον. ὃς ἐσθιόμενος πλείων, σβέννυσι τὴν γονήν. χλωρὸς δὲ χυλισθεὶς, ἁρμόζει πρὸς τὰς τῶν ὤτων ἀλγηδόνας ἐνσταζόμενος.

Περὶ ἀναγύριος. κεφ. φξδ'.

Ἀνάγυρις. οἱ δὲ ἀνάγυρον. οἱ δὲ ἄκοπον. οἱ δὲ ἀγνάκοπον καλοῦσι. θάμνος ἐστὶ φύλλοις καὶ τοῖς ῥάβδοις προσεμφερὴς ἄγνῳ δενδρώδης. βαρύοσμος ἰσχυρῶς. ἄνθος κραμβοειδές. καρπὸς ἐν κερατίοις μακροῖς. τὸ σχῆμα νεφρῶν. ποικίλος. ἢ καὶ ὑποστρόγγυλος στερεός. σκληρύνεται δὲ περὶ τὸν τῆς σταφυλῆς πεπασμόν. ταύτης τὰ φύλλα ἁπαλὰ καταπλασσόμενα, οἰδήματα στέλλει. ποτίζεται δὲ < πλῆθος ἐν γλυκεῖ πρὸς ἆσθμα καὶ ἐκβολὴν χορίου, καὶ ἐμμήνων καὶ ἐμβρύου. πρὸς δὲ κεφαλαλγίαν σὺν οἴνῳ. ἔστι δὲ περίαπτον δυστοκούσαις. δεῖ μέντοι μετὰ τὸ ἀποτεκεῖν εὐθέως ἀφελόντα ῥίπτειν τὸ περίαμμα. τῆς δὲ ῥίζης ὁ φλοιὸς διαφορεῖ καὶ ἐκπέσσει. ὁ δὲ καρπὸς ἐσθιόμενος, ἐμέτους συντόνως κινεῖ.

Περὶ κηπαίας. κεφ. φξε'.

Κηπαία ἐμφερής ἐστιν ἀνδράχνῃ. μελάντερα δὲ ἔχει τὰ φύλλα. ῥίζαν λεπτήν. βοηθεῖ δὲ τὰ φύλλα πινόμενα σὺν οἴνῳ, στραγγουριῶσι καὶ ψωριῶσι τὴν κύστιν. μάλιστα δὲ ποιεῖ μετὰ ἑψήματος ῥιζῶν ἀσπαράγου τοῦ μυακάνθου μόνου πινομένη.

Περὶ ἀλίσματος. κεφ. φξς'.

Ἄλισμα. οἱ δὲ ἀλκέαν. οἱ δὲ δαμασώνιον. οἱ δὲ ἄκυρον. οἱ δὲ λύρον καλοῦσι. φύλλα μὲν ἔχει ἀρνογλώσσῳ ὅμοια. στενότερα δὲ καὶ ἐπὶ γῆν κεκλιμένα. καυλὸς δὲ λεπτός. ἁπλοῦς ὑπὲρ πῆχυν ἔχων κεφάλια. θυρσοειδής. ἄνθη λεπτά. λευκά. ὕπωχρα. ῥίζαι ὡς μέλανος ἐλλεβόρου λεπταί. εὐώδεις. δριμεῖαι. ὑπολίπαροι. ὑδρηλὰ δὲ φιλεῖ χωρία. ἁρμόζει ἡ ῥίζα πινομένη σὺν οἴνῳ, ὅσον < α' ἢ β' τοῖς λαγωὸν βεβρωκόσι θαλάσσιον. καὶ τοῖς ὑπὸ φρύνου δηχθεῖσι. καὶ τοῖς ὄπιον πεπωκόσι. καὶ στρόφοις καὶ δυσεντερίαν καθ' αὑτήν. καὶ σὺν ἴσῳ

δαύκῳ

δαύκῳ πινομένη ἁρμόζει καὶ σπάσμασι καὶ πρὸς τὰ ὑστερικὰ πάθη. ἡ δὲ πόα ἵστησι κοιλίαν· καὶ ἔμμηνα ἄγει. καὶ οἰδήματα καταπλασθεῖσα πραΰνει.

Περὶ ὀνοβρυχίδος. κεφ. φξζ'.

Ὀνοβρυχίς· οἱ δὲ ὀνοβρόχειλος· οἱ δὲ ἐσχασμένη· οἱ δ' ὑπερικόν· οἱ δὲ κόριον· οἱ δὲ χαμαιπίτυν· Ῥωμαῖοι ὀπάκα· οἱ δὲ βριχιλατά· οἱ δὲ λόπα· οἱ δὲ ἰοκιναλέμ· Δακοὶ ἀνιασεξέ. τὰ μὲν φύλλα ἔχει ὅμοια φακῷ, μικρά, μακρότερα. καυλὸν σπιθαμιαῖον· ἄνθος φοινικοῦν· μικρὰν ῥίζαν. φύεται ἐν καθύγροις καὶ ἀργοῖς τόποις. δύναμιν δὲ ἔχει ἡ πόα ἐπιπλασθεῖσα λεία διαχεῖν φύματα· μετ' οἴνου δὲ πινομένη στραγγουρίαν θεραπεύει. σὺν ἐλαίῳ δὲ ἀλειφομένη ἱδρῶτας κινεῖ.

Περὶ ὑπερικοῦ. κεφ. φξη'.

Ὑπερικόν· οἱ δ' ἀνδρόσαιμον· οἱ δὲ κόριον· οἱ δὲ χαμαιπίτυν, διὰ τὸ τὴν περὶ τὸ σπέρμα ὀσμὴν ἐοικέναι πίτυϊ ῥητίνῃ. φύλλα ἔχει πηγάνῳ ὅμοια· θάμνος φρυγανοειδής· σπιθαμιαῖος ὑπέρυθρος· ἄνθος λευκοίῳ ὅμοιον· ὃ διατριβὲν ἐν τοῖς δακτύλοις αἱματώδη τὸν χυλὸν ἐκκρίνει, ὅθεν καὶ ἀνδρόσαιμον ἐκλήθη. λοβὸν δὲ ὑπόδασυν, προμήκη, ἐν τῷ περιφερεῖ μέγεθος κριθῆς, ἐν ᾧ σπέρμα μέλαν ῥητίνης ὄζον. φύεται δὲ ἐν ἐργασίμοις καὶ τραχέσι τόποις. δύναμιν δὲ ἔχει διουρητικήν. καὶ ἐμμήνων ἀγωγὸν προστιθέμενον· τεταρταίους τε καὶ τριταίους ἀπαλλάσσει μετ' οἴνου πινόμενον. θεραπεύει δ' ἰσχιάδας ἐπὶ ἡμέρας μ' τὸ σπέρμα πινόμενον. καὶ τὰ φύλλα σὺν τῷ σπέρματι καταπλαττόμενα κατακαύματα ἰᾶται.

Περὶ ἀσκύρου. κεφ. φξθ'.

Ἄσκυρον· οἱ δ', ἀσκυροειδές· οἱ δὲ ἀνδρόσαιμον. καὶ τοῦτο εἶδός ἐστιν ὑπερικοῦ· μεγέθει διαφέρον· κλωσὶ μεῖζον. φρυγανωδέστερον δὲ καὶ πεφοινιγμένον τοῖς φύλλοις· λεπτοῖς ἄνθη δὲ μήλινα φέρει. καρπὸν δ' ὅμοιον ὑπερικῷ· ὄζοντα ῥητίνης· καὶ ἐν τῷ παρατριβῆναι οἱονεὶ αἱμάσσοντα τοὺς δακτύλους τὸ σπέρμα. ὡς διὰ τοῦτο ἀνδρόσαιμον καλεῖσθαι. ποιεῖ καὶ ὁ τούτου καρπὸς πρὸς ἰσχιάδας πινόμενος μεθ' ὑδρομέλιτος κοτυλῶν β'· ἄγει γὰρ χολώδη κόπρια πολλά. συνεχῶς δὲ διδόναι χρὴ ἄχρις ἂν ὑγιασθῶσι. ποιεῖ καὶ πρὸς πυρίκαυτα ἐπιπλασθείς.

Περὶ ἀνδροσαίμου. κεφ. φο'.

Ἀνδρόσαιμον· οἱ δὲ διονυσιάδα· οἱ δὲ καὶ τοῦτο ἄσκυρον καλοῦσι. διαφέρει δὲ τοῦ ὑπερικοῦ καὶ τοῦ ἀσκύρου θάμνος ὢν λεπτόκαρφος· φρυγανώδης· πεφοινιγμένος τὰ ῥαβδία· φύλλα τριπλασίονα ἢ τετραπλασίονα τοῦ πηγάνου. ἃ τριφθέντα οἰνώδη χυλὸν ἀφίησι. μασχάλας δὲ ἔχει πλείους ἐπ' ἄκρῳ τεταρσωμένας. περὶ ἃς ἀνθύλλια μικρὰ μήλινα. καρπὸς ἐν κάλυκι. ὅμοιος τῷ τῆς μελαίνης μήκωνος. οἱονεὶ κατάγραφος. ἀνατριφθεῖσα δ' ἡ κόμη, ῥητινώδη ὀσμὴν ἀποδίδωσι. καὶ τούτου ὁ καρπὸς λεῖος δυοῖν < ὁλκῇ ποθείς, ἄγει χολώδη κόπρια. θεραπεύει δὲ μάλιστα ἰσχιάδας. δεῖ δὲ μετὰ τὴν κάθαρσιν ὕδατος ἐπιρροφεῖν. καὶ πυρίκαυτα δ' ἡ πόα καταπλασθεῖσα ἰᾶται. καὶ αἷμα ἐπέχει.

Περὶ κόρεως. κεφ. φοα'.

Κόρις· οἱ δὲ καὶ τοῦτο ὑπερικὸν καλοῦσι. φύλλον ἔχει παραπλήσιον τῷ τῆς ἐρείκης μικρότερον δὲ καὶ λιπαρώτερον καὶ ἐρυθρόν. θάμνος δέ ἐστι σπιθαμιαῖος. εὔοσμος. δριμὺς καὶ εὐώδης. τούτου ὁ καρπὸς πινόμενος, οὖρα καὶ καταμήνια ἄγει. βοηθεῖ καὶ φαλαγγιοδήκτοις. ἰσχιαδικοῖς τε καὶ ὀπισθοτονικοῖς σὺν οἴνῳ πινόμενος. πρὸς δὲ ῥίγη σὺν πεπέρει. ἐπὶ δὲ ὀπισθοτονικῶν καὶ σύγχρισμά ἐστι σὺν ἐλαίῳ ἁρμόδιον. ἡ δὲ ῥίζα αὐτοῦ σὺν οἴνῳ ἑψηθεῖσα καλῶς καὶ ποθεῖσα, πλευρίτισι βοηθεῖν πεπίστευται. δεῖ δὲ τὸν πάσχοντα ἐν τῷ πίνειν περισκέπεσθαι καλῶς, ἱδροῖ γὰρ ὅλον τὸ σῶμα καὶ τὴν δυσκινησίαν ἐκ τούτου λαμβάνει.

Περὶ χαμαιπίτυος. κεφ΄. φοβ΄.

Χαμαιπίτυς. οἱ δὲ πιτυοσόρυσιν. οἱ δὲ ὀρείζηλον. οἱ δὲ ἐν πόντῳ ὁλόκυρον. οἱ δὲ ἐρυωνίαν ἀγρίαν. ἀθήνησιν ἰωνίαν. οἱ δὲ ἐν εὐβοίᾳ σιδηρῖτιν. προφῆται αἷμα ἀθηνᾶς. ῥωμαῖοι κυπρέσσουμ. δακοὶ δοχλᾶ. πόα ἕρπουσα ἐπὶ γῆς ὑπόκυρτος. φύλλα δὲ ἔχει ὅμοια ἀειζώῳ μικρῷ. λεπτότερα δὲ πολλῷ καὶ λιπαρώτερα καὶ δασέα. πυκνὰ περὶ τοὺς κλάδους. ὀσμὴν ἔχοντα πίτυος. ἄνθη λεπτὰ μήλινα ἢ λευκά. ῥίζαν δὲ ὡς κιχωρίου. ταύτης τὰ φύλλα πινόμενα μετὰ οἴνου ἐπὶ ἡμέρας ζ΄, ἴκτερον θεραπεύει. ἐπὶ δὲ μ΄, ἰσχιάδα θεραπεύει μεθ᾽ ὑδρομέλιτος πινόμενα. δίδοται καὶ ἡπατικοῖς καὶ δυσουροῦσι καὶ νεφριτικοῖς ἰδίως. ἁρμόζοντα στροφουμένοις. χρῶνται δὲ αὐτῇ καὶ οἱ ἐν ἡρακλείᾳ τῇ ποντικῇ ὡς ἀντιδότῳ πρὸς ἀκόνιτον. ποτίζοντες τὸ ἀφέψημα. καταπλάσσεται δὲ πρὸς τὰ εἰρημένα μετὰ ἀλφίτων δεδευμένων τῷ ἀφεψήματι τῆς πόας. λεανθεῖσα δὲ σὺν σύκοις καὶ αὐτὴ καταποτίου λαμβανομένη, μαλάσσει κοιλίαν. μετὰ μέλιτος δὲ καὶ λεπίδος καὶ ῥητίνης ἀναληφθεῖσα καθαίρει. ἄγει δὲ καὶ τὰ ἀπὸ ὑστέρας προστεθεῖσα σὺν μέλιτι. διαφορεῖ δὲ καὶ σκληρίας μαστῶν. καὶ τραύματα κολλᾷ. καὶ ἕρπητας ἐπέχει μετὰ μέλιτος καταπλασσομένη.

Περὶ ἑτέρας χαμαιπίτυος. φογ΄.

Ἔστι καὶ ἑτέρα χαμαιπίτυς. κλάδους ἔχουσα πηχυαίους. ἀγκυροειδεῖς. λεπτοκάρφους. κόμην δὲ ἐοικυῖαν τῇ πρὸ αὐτῆς. καὶ ἄνθος λευκόν. σπέρμα δὲ μέλαν. ὄζει δὲ καὶ αὐτὴ πίτυος. καὶ τρίτη τίς ἐστιν ἄρρην καλουμένη. ἔστι δὲ βοτάνιον λεῖον. ἔχον φυλλάρια λεπτά. λευκά. δασέα. καυλὸν δὲ τραχύν. λευκόν. ἀνθύλλια μήλινα. σπερμάτιον δὲ παρὰ τὰς μασχάλας. ὄζει δὲ καὶ τοῦτο πίτυος. δύναμιν δὲ ἔχουσι καὶ αὐταὶ ὁμοίαν τῇ προειρημένῃ. οὐ μὴν οὕτω πρακτικήν.

Τέλος τοῦ τρίτου.

ΠΕΔΑΚΙΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ ἈΝΑΖΑΡΒΕΩΣ ΠΕΡῚ ὝΛΗΣ ἸΑΤΡΙΚΗ͂Σ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.

ἐ Ν τοῖς πρὸ τούτου τρισὶ βιβλίοις φίλτατε ἄρειε, παραδόντες περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ ζώων καὶ σιτηρῶν καὶ λαχάνων καὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτανῶν καὶ σπερμάτων, ἐν τούτῳ τετάρτῳ ὄντι περὶ τῶν λειπομένων βοτανῶν καὶ ῥιζῶν διαλεξόμεθα.

Περὶ κέστρου. κεφ΄. φοδ΄.

Κέστρον. τὸ καλούμενον ψυχότροφον. ἐπειδὴ ἐν τοῖς ψυχροτάτοις εὑρίσκεται τόποις. ὃ ῥωμαῖοι βετονίκην καλοῦσιν. ἢ ῥοσμαρίνουμ, πόα ἐστὶ καυλὸν ἔχουσα λεπτὸν πήχεως τὸ ὕψος. ἢ καὶ μείζονα, τετράγωνον. φύλλα μακρά. μαλακά. ὅμοια δρυῒ. τὴν περιφέρειαν ἐσχισμένα. εὐώδη. μείζονα δὲ τὰ πρὸς τὴν ῥίζαν. ἐπ᾽ ἄκρῳ δὲ τῶν καυλῶν ἔνεστι τὸ σπέρμα ἐσταχυωμένον ὡς τὸ τῆς θύμβρας. ταύτης τὰ φύλλα δεῖ συλλέγοντας ξηραίνειν. ὧν ἐστι καὶ ἡ πλείων χρῆσις. ῥίζαι δὲ ὕπεισι λεπταὶ ὡς ἐλλεβόρου. αἵτινες φλεγματώδη προσκαλοῦσιν ἔμετον. μεθ᾽ ὑδρομέλιτος πινόμεναι. τῶν δὲ φύλλων δίδοται πρὸς

σπάσματα ῥήγματα. καὶ πρὸς τὰς ἐν ὑστέρᾳ διαθέσεις. καὶ πνίγας ὑστερικάς < α' ὁλκὴ μεθ' ὑδρομέλιτος πινομένη. θηριοδήκτοις δὲ ὁλκαὶ γ'. μετ' οἴνου κοτυλῶν β. καταπλασσομένη δὲ ἡ πόα, ὠφελεῖ τοὺς θηριοδήκτους. καὶ πρὸς τὰ θανάσιμα ὁλκὴ μετ' οἴνου ποθεῖσα ἁρμόζει. ἐὰν δέ τις προπίῃ, οὐδὲν βλαβήσεται λαβὼν φάρμακον θανάσιμον. ἔστι δὲ οὐρητική. κοιλίας τε ὑποβιβαστική. θεραπεύει δὲ καὶ ἐπιληπτικούς. καὶ μαινομένους μεθ' ὕδατος πινομένη. καὶ ἡπατικούς. σπληνικοὺς δὲ μετ' ὀξυμέλιτος ὁλκὴ < α' ἐπιποθεῖσα. ποιεῖ δὲ καὶ πέψιν ἐάν τις μετὰ τὸ δεῖπνον αὐτὴν κυάμου μέγεθος καταπίῃ μετὰ μέλιτος ἑφθοῦ. ὁμοίως καὶ ὀξυρεγμιῶσι δίδοται. στομαχικοῖς δὲ διαμασᾶσθαι καὶ καταπίνειν τὸν χυλόν. εἶτ' ἐπιρροφᾶν οἶνον κεκραμένον. δίδοται δὲ καὶ αἱμοπτοϊκοῖς ὁλκὴ τριωβόλου μετὰ κράματος κυάθου ἑνὸς γαλακτώδους. ἰσχιαδικοῖς τε μεθ' ὕδατος καὶ νεφριτικοῖς καὶ κύστιν ἀλγοῦσιν. ὑδρωπικοῖς δὲ < β μεθ' ὑδρομέλιτος. ἰκτεριῶντας τε καθίστησι. καὶ καταμήνια ἄγει ὁλκὴ α μετ' οἴνου πινομένη. κοιλίαν δὲ < δ' προτεθεῖσαι καθαίρουσι μεθ' ὑδρομέλιτος κυάθων δέκα. ποιεῖ καὶ πρὸς φθισικούς. ἐμπυϊκοὺς μετὰ μέλιτος. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα ξηρὰ λεῖα ἐν κεραμέῳ ἀγγείῳ.

Περὶ βρεττανικῆς. κεφ. φοε.

Βρεττανικὴ ἢ βετονική. πόα ἐστὶν ἔχουσα φύλλα ἐμφερῆ λαπάθῳ ἀγρίῳ. μελάντερα δὲ καὶ δασύτερα. στύφοντα ἐν τῇ γεύσει. καυλὸν δὲ ἀνίησιν οὐ μέγαν. ῥίζαν λεπτὴν καὶ βραχεῖαν. χυλίζεται δὲ αὐτῆς τὰ φύλλα. καὶ ἐν ἡλίῳ ἢ πυρὶ συστρέφεται. δύναμιν δὲ ἔχει στυπτικήν. ἰδίως ἁρμόζουσαν πρὸς τὰς ἐν στόματι καὶ παρισθμίοις νομάς. ποιεῖ δὲ καὶ πρὸς τὰ λοιπὰ ὅσα στύψεως χρῄζει. ἐν ἄλλῳ καὶ ταῦτα. ζητητέον καὶ τοῦ εἴδους σκορόδου.

Περὶ βετονικῆς. κεφ. φος.

Βετονικὴ γεννᾶται ἐν χορτοκοπείοις καὶ ὀρεινοῖς τόποις. καὶ καθαροῖς καὶ ἡμέροις περὶ τὰ γεννήματα. καὶ ψυχὰς ἀνθρώπων καὶ σώματα φυλάττει. νυκτερινάς τε ὁδοιπορείας καὶ τόπους ἐπιβλαβεῖς. καὶ ὕπνους χαλεποὺς ἀντενεργεῖ. καὶ εἰς πᾶσαν ἴασιν ἐστὶν εὐλογημένη. ἔχει δὲ τὴν μὲν ῥίζαν ὅλην ἐρυθρὰν καὶ εὐώδη. τὰ δὲ φύλλα πράσινα. καὶ τὸ μέσον τοῦ φύλλου φοινικοῦν. καὶ εἰς τὸν ὀρθὸν κάλαμον τριγώνια. καὶ ἐπ' αὐτῶν ἄνθη πορφυρίζοντα. ἡ δὲ δύναμις αὐτῆς ἐστιν αὕτη. λειωθεῖσα γὰρ νεαρὰ καὶ ἐπιτεθεῖσα εἴς τε θραυσμένην κεφαλὴν κατὰ τὴν πληγήν, ἀνώδυνον ποιεῖ. καὶ τὰ τραύματα κολλᾷ. καὶ τὰ τεθλασμένα ὀστᾶ ἐκβάλλει. καὶ τοῦτο ποιεῖ καθ' ἑκάστην ἕως θεραπεύσῃ. ἀφεψηθεῖσα δὲ μεθ' ὕδατος, κεφαλαλγίαν καταντλουμένη, καὶ μετὰ ἀσφάλτου περιχριομένη, τοῖς κροτάφοις ἰᾶται. ὑποθυμιωμένης αὐτοῖς καὶ τῆς ῥίζης.

Περὶ λυσιμαχίου. κεφ. φοζ.

Λυσιμάχιον. οἱ δὲ, λύτρον καλοῦσι. καυλοὺς ἀνίησι πηχυαίους ἢ καὶ μείζονας. λεπτούς. θαμνώδεις. ὧν παρὰ τὰ γόνατα, φύλλων λεπτῶν ἐκφύσεις παραπλησίων τοῖς τῆς ἰτέας. στυφόντων ἐν τῇ γεύσει. ἄνθος πυῤῥὸν ἢ χρυσοειδές. φύεται ἐν ἑλώδεσι τόποις. καὶ παρὰ τὰ ὕδατα. ἁρμόζει δὲ ὁ χυλὸς τῶν φύλλων στυπτικὸς ὤν, πρὸς αἵματος ἀναγωγὰς καὶ δυσεντερίας πόμα καὶ ἔγκλυσμα. ῥοῦν τε γυναικεῖον ἵστησιν ἐν προσθέτῳ. καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας ἐμφρασσομένη ἡ πόα ἁρμόζει. ἔστι δὲ καὶ τραυματικὴ καὶ ἴσχαιμος. θυμιαθεῖσα δὲ δριμύτατον ἔχει τὸν καπνόν. ὥστε καὶ ἑρπετὰ διώκειν καὶ μυίας ἀποκτείνειν.

Περὶ πολυγόνου ἄρρενος. κεφ. φοη.

Πολύγονον ἄρρεν. οἱ δὲ κλυτόναγον. οἱ δὲ, κυνοχάλην. οἱ δὲ ἡρακλείαν. οἱ δὲ, ἀσφάλτιον. οἱ δὲ, χιλιόφυλλον. οἱ δὲ. κλῆμα. οἱ δὲ, γλυκύρριζον. οἱ δὲ καρκίνηθρον. οἱ δὲ πευθαλίδα. οἱ δὲ, μυρτοπέταλον. οἱ δὲ, κνωπόδιον. οἱ δὲ, ζαειθέα. οἱ δὲ, πηδάλιον. αἰγύπτιοι θεφίν. οἱ δὲ, στεμφίν. προφῆται γόνος ἥρωος. οἱ δὲ ὄνυξ μυός. ῥωμαῖοι σεμινάλις. οἱ δὲ, σαγγίνακα. ἄφροι χουλούμ. πόα δ' ἐστὶ κλῶνας ἔχουσα λεπτοὺς τρυφεροὺς πολλοὺς γόνασι περιειλημμένους. ἕρποντας ἐπὶ τῆς γῆς ὥσπερ ἄγρωστις. φύλλα δὲ πηγάνῳ ὅμοια. ἐπιμηκέστερα καὶ μαλακώτερα. ἔχει δὲ καρπὸν παρ' ἕκαστον φύλλον. ὅθεν καὶ ἄρρεν καλεῖται. ἄνθος δὲ λευκὸν ἢ φοινικοῦν. δύναμιν δὲ ἔχει στυπτικὴν ψυκτικήν ὁ χυλὸς πινόμενος. ἁρμόζει δὲ αἱμοπτυϊκοῖς καὶ τοῖς κατὰ κοιλίαν ῥεύμασι. χολερικοῖς τε καὶ στραγγουριῶσιν. ἄγει γὰρ οὖρα ἐναργῶς. βοηθεῖ καὶ θηριοδήκτοις μετ' οἴνου πινόμενος. καὶ πρὸς περιόδους πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας λαμβανόμενος. ἵστησι δὲ καὶ ῥοῦν γυναικεῖον προστεθείς. καὶ πρὸς ὠταλγίας καὶ πυορροίας ἐνσταζόμενος ἁρμόζει. συνεψηθεὶς δὲ οἴνῳ καὶ μέλι προσλαβὼν, ἄκρως ποιεῖ πρὸς τὰ ἐν αἰδοίοις ἕλκη. καταπλάσσεται δὲ τὰ φύλλα πρὸς στομάχου ἔγκαυσιν, καὶ αἵματος ἀναγωγὴν καὶ ἕρπητας. ἐρυσιπέλατά τε καὶ φλεγμονάς, καὶ οἰδήματα καὶ τραύματα πρόσφατα.

Περὶ πολυγόνου θήλεος. κεφ. φοθ.

Πολύγονον θῆλυ. ῥωμαῖοι σεμινάλις. θαμνίον ἐστὶ μονόκλωνον. τρυφερόν. καλαμοειδές. γόνατα συνεχῆ ἔχον ἐγκείμενα ἀλλήλοις ὥσπερ σάλπιγγος. καὶ περὶ τοῖς γόνασιν ἐν κύκλῳ ἐξοχὰς πίτυος. φύλλα ἐλαίοις ἐοικυίας. ῥίζα ἀχρεία. φύεται παρὰ τοῖς ὑδατώδεσι. δύναμιν δὲ ἔχει στυπτικὴν ψυκτικήν. ποιοῦσαν τὰ αὐτὰ τῷ πρὸ αὐτοῦ ὅτι μὴ ἀσθενέστερον.

Περὶ πολυγονάτου. κεφ. φπ.

Πολυγόνατον. φύεται ἐν ὄρεσι. θάμνος μείζων πήχεως. φύλλα ἔχων ὅμοια δάφνῃ. πλατύτερα δὲ καὶ λειότερα. γευσαμένῳ ὁμοιοῦντι μηλοκυδωνίῳ ἢ ῥοιᾷ. μετὰ στύψεως πως προσβάλλει. καθ' ἑκάστην δὲ ἔκφυσιν τῶν φύλλων ἄνθη λευκά. τῷ πλήθει ὑπερέχοντα τῶν φύλλων τοῦ ἀριθμοῦ ἀπὸ τῆς ῥίζης γινομένου. ῥίζαν δὲ λευκήν. μαλακήν. μακράν. πολυγόνατον. δασεῖαν. βαρύοσμον. πάχος ἔχουσαν δακτύλου. ποιοῦσαν πρὸς τραύματα καταπλασσομένην. αἴρει δὲ καὶ σπίλους τοὺς ἐν προσώπῳ.

Περὶ κληματίδος. κεφ. φπα.

Κληματίς. οἱ δὲ, ἐλετοίειον. οἱ δὲ δαφνοειδές. οἱ δὲ σμυρνοειδές. οἱ δὲ πολυγονοειδές καλοῦσι. φύεται ἐπὶ τὸ πολὺ ἐν εὐγείοις. κλήματα δὲ ἔχει μικρὰ ὅσον σχίνου τὸ πάχος. πέταλον δὲ μικρόν. δάφνῃ ἐμφερές. τῷ σχήματι καὶ τῇ χροᾷ. μικρότερον δὲ πολλῷ. ταύτης τὰ φύλλα καὶ οἱ καυλοὶ σὺν οἴνῳ πινόμενα, διαρροίας καὶ δυσεντερίας παύει. μετὰ γάλακτος δὲ καὶ ῥοδίνου ἢ κυπρίνου ἐν πεσσῷ προστιθέμενα, ὑστέρας πόνους θεραπεύει. παύει δὲ καὶ ὀδόντων πόνους διαμασώμενα. βοηθεῖ δὲ θηριοδήκτοις ἐπιτιθεμένη. ἱστορεῖται δὲ καὶ ἀσπιδοδήκτοις μετ' ὄξους πινομένη βοηθεῖν. φύεται δὲ ἐν χέρσοις.

Περὶ κληματίδος ἑτέρας. κεφ. φπθ.

Ἑτέρα κληματίς. οἱ δὲ, ἐπιπῆτις. αἰγύπτιοι φυλαϊκουον. ῥωμαῖοι ἀμβουξού. κλῆμα ἀνίησιν ὑπέρυθρον. λυγῶδες. φύλλον δριμὺ λίαν γευσαμένῳ καὶ ἑλκωτικόν. περιελίττεται δὲ τοῖς δένδρεσιν ὡς σμίλαξ. ταύτης ὁ καρπὸς λεῖος μεθ' ὕδατος ἢ ὑδρομέλιτος ποθεὶς,

ποθεὶς, ἄγει καὶ τὸ φλέγμα καὶ χολήν. τὰ δὲ φύλλα καταπλασθέντα λέπρας ἀφίστησι. ταριχεύεται δὲ μετὰ τοῦ λεπιδίου εἰς βρῶσιν.

Περὶ πολεμωνίου. κεφ. φπγ.

Πολεμώνιον. οἱ δὲ, φιλεταίριον. καππάδοκες μὲν χιλιοδύναμιν καλοῦσι. κλωνία ἔχει λεπτά τε πτερωμένα. φύλλα δὲ ὀλίγῳ μείζονα πηγάνου. ὑπομηκέστερα δὲ πρὸς τὰ τοῦ πολυγόνου ἢ τῆς καλαμίνθης. ἐπ᾽ ἄκρου δὲ αὐτῶν ὥσπερ κόρυμβοι ἐν οἷς σπέρμα μέλαν. ῥίζα πηχυαία. ὑπόλευκος. ἐμφερὴς στρουθίῳ. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. ταύτης ἡ ῥίζα πίνεται ἐν οἴνῳ πρὸς θηρία καὶ δυσεντερίαν. δυσουρίαν τε καὶ ἰσχιάδα μεθ᾽ ὕδατος. σπληνικοὺς δὲ μετ᾽ ὄξους ὅσον < α. ὁλκήν. καὶ περιάπτεται ἡ ῥίζα πρὸς σκορπίου πληγήν. φασὶ δὲ μὴ τύπτεσθαι τοὺς ἔχοντας αὐτὴν ἢ κἂν πληγῶσι μηδὲν πάσχειν. παύει δὲ καὶ ὀδονταλγίας διαμασωμένη.

Περὶ συμφύτου πετραίου. κεφ. φπδ.

Σύμφυτον πετραῖον. φύεται ἐν πέτραις. κλωνία δὲ ἔχει ὅμοια ὀριγάνῳ λεπτά. κεφάλια δὲ ὡς θύμου. τὸ δ᾽ ὅλον ἐστὶ ξυλῶδες καὶ εὐῶδες. γλυκύ τε πρὸς τὴν γεῦσιν καὶ πτυέλου προκλητικόν. ῥίζαν δὲ ἔχει μακράν. ὑπόπυρρον. ὅσον δακτύλου πάχος. τούτου τὸ ἀφέψημα σὺν μελικράτῳ ποθὲν, ἀνακαθαίρει τὰ ἐκ πνεύμονος. καὶ τοῖς αἷμα ἀνάγουσι. καὶ νεφριτικοῖς σὺν ὕδατι δίδοται. σὺν οἴνῳ δὲ ἑψηθὲν πίνεται πρὸς δυσεντερίαν. καὶ ῥοῦν ἐρυθρόν. σὺν ὀξυμέλιτι δὲ πρὸς σπάσματα καὶ ῥήγματα. καὶ ἄδιψον δέ ἐστι διαμασώμενον. ἁρμόζει καὶ ταῖς βρόγχου τραχύτησι. κολλᾷ τε νεότρωτα καὶ ἐντεροκήλας. ἀποκρατεῖ καταπλασσόμενον. καὶ τὰ κρέα δὲ συμπέττει ἑψόμενα σὺν αὐτοῖς.

Περὶ συμφύτου ἄλλου. κεφ. φπε.

Σύμφυτον ἄλλο. οἱ δὲ, πηκτόν. ῥωμαῖοι σολδάγω. εμ. οἱ δὲ, σολδάτω. καυλὸν ἀνίησι διπηχυαῖον ἢ καὶ μείζονα. κοῦφον. παχύν. γωνιοειδῆ. κενὸν ὡς περὶ σόγχον. περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων, φύλλα δασέα. στενά. ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου. ἐξοχὰς δὲ ἔχει ὁ καυλὸς παρὰ τὰς γωνίας τινὰς τεταμένας. φύλλων λεπτῶν προστύπων. ἀφ᾽ ἑκάστης μασχάλης. ἐν οἷς τὰ ἄνθη ἔχει μήλινα. ἐμφερῆ πρὸς τὰ τοῦ πηγάνου. καὶ καρπὸν ὡς φλόμου. ὅλος δὲ ὁ καυλὸς καὶ τὰ φύλλα ἔχει χνοῦν ὑπότραχυν. κατὰ τὴν προσαφὴν κνησμὸν ἐμποιοῦντα. ῥίζαι δὲ ὕπεισι τὴν μὲν ἐπιφάνειαν μέλαιναι. ἔνδοθεν δὲ λευκαὶ καὶ γλίσχραι. ὧν καὶ ἡ χρῆσις. ποιοῦσι δὲ λεῖαι πινόμεναι αἱμοπτυϊκοῖς καὶ ῥηγματίαις. καὶ τὰ νεότρωτα κολλῶσι καταπλασσόμεναι. καὶ τὰ κρέα δὲ συνεψόμεναι συνάγουσι. καταπλάττονται δὲ πρὸς φλεγμονὰς μάλιστα τὰς ἐν δακτυλίῳ ὠφελίμως μετὰ φύλλων ἠριγέροντος.

Περὶ ὀλεστίου. κεφ. φπϛ.

Ὀλέστιον. πόα ἐστὶ μικρὰ ὑπὲρ γῆς ὡς τριῶν δακτύλων ἢ τεσσάρων. φύλλα δὲ ἔχει καὶ κλήματα κορωνόποδι παραπλήσια. ἢ ἀγρώστει. στυπτικά. ῥίζαν δὲ σφόδρα λεπτὴν ὡς θρίχα. λευκὴν [illegible] μῆκος δακτύλων τεσσάρων. φύεται ἐν γεωλόφοις. δύναται δὲ καὶ αὐτὴ κρέα συνάγειν συνεψομένη. καὶ πρὸς ῥήγματα ὠφελεῖν σὺν οἴνῳ ποτιζομένη.

Περὶ στοιβῆς. κεφ. φπζ.

Στοιβή. οἱ δὲ, τρόβιον. ῥωμαῖοι στίπαμ. γνώριμος ἧς ὁ καρπὸς καὶ τὰ φύλλα στύφει. ὅθεν καὶ δυσεντεριῶσι τὸ ἀφέψημα αὐτῆς ἐνίεται. ἐγκλύζεται δὲ καὶ εἰς ὦτα πυορροοῦντα. καταπλασθέντα δὲ τὰ φύλλα ὠφελεῖ. σύγχυσιν ὀφθαλμῶν τὴν ἐκ πληγῆς καὶ αἱμορρα-

γίαν ἴσχει.

Περὶ κλυμένου. κεφ. φπη.

Κλύμενον· οἱ δὲ, καλυκάνθεμον· οἱ δὲ, περικλύμενον· οἱ δὲ, ἡλιοφυές· οἱ δὲ ἡπατῖτις· οἱ δὲ, μίλαξ· οἱ δὲ, ἀνατολικόν· οἱ δὲ, δυτικόν· οἱ δὲ, μερσίνη· ῥωμαῖοι οὐ ὁλκηρουμ· οἱ δὲ, οὐόλοκρουμ μαίους. αἰγύπτιοι ὀξυοῦι. κλύμενον· οἱ δὲ, κλυμένιον· ὃ καὶ ἄγριον καλοῦσι. καυλὸν ἀνίησι τετράγωνον· ὅμοιον τῷ τοῦ κυάμου. φύλλα δὲ πρὸς τὰ τοῦ ἀρνογλώσσου. θυλάκια δὲ ἔχει ἐπὶ τοῦ καυλοῦ εἰς ἄλληλα νεύοντα. ἐοικότα ἴριδι καὶ πολύποδος πλεκτάναις. ἄριστον δὲ τὸ ὀρεινόν. χυλίζεται δὲ ὅλον σὺν τῇ ῥίζῃ. ποιεῖ δὲ ὁ χυλὸς πρὸς αἵματος ἀναγωγὴν πινόμενος. καὶ κοιλιακούς. καὶ ῥοῦν ἐρυθρὸν στύφων καὶ ψύχων. ἐπέχει δὲ καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας. τὰ δὲ φύλλα λεῖα ἢ τὰ θυλάκια τοῖς νεοτρώτοις ἐπιτιθέμενα, μέχρι τῆς ἐπουλώσεως ἐνεργεῖ.

Περὶ περικλυμένου. κεφ. φπθ.

Περικλύμενον· οἱ δὲ, αἰγίνη· οἱ δὲ, κλύμενον· οἱ δὲ, καρπάθιον· οἱ δὲ, σπλήνιον· οἱ δὲ ἐπιπαῖτις· οἱ δὲ, ἀξίνη μείζων· οἱ δὲ, κληματῖτις· οἱ δὲ, μυρσίνη· οἱ δὲ, καλυκάνθεμον. προφῆται ἥλιον ἀφροδίτης. αἰγύπτιοι τοῦρκον. ῥωμαῖοι βόλουκρουμ μαίους. ἄφροι λανάθ. θαμνίσκος ἐστὶν ἁπλοῦς. ἔχων ἐκ διαστημάτων φυλλάρια περιειληφότα αὐτόν. ὑπόλευκα. κισσοειδῆ. καὶ παρὰ τὰ φύλλα ἐκβλαστήσεις. ἐφ᾽ ὧν ὁ καρπὸς κισσῷ παραπλήσιος. ἄνθος λευκόν. κυάμῳ ἐμφερές· ὑποστρόγγυλον. οἱονεὶ ἐπικείμενον τοῖς φύλλοις. καρπὸν σκληρὸν καὶ δυσαπόσπαστον. ῥίζαν παχεῖαν περιφερῆ. φύεται ἐν ἀρούραις καὶ φραγμοῖς. περιελίττεται δὲ τοῖς πλησιάζουσι θάμνοις. τούτου ὁ καρπὸς πέπειρος συλλεγεὶς καὶ ξηρανθεὶς ἐν σκιᾷ, πίνεται μετ᾽ οἴνου < α ὁλκὴν ἐπὶ ἡμέρας μ΄. καὶ σπλῆνα τήκει. καὶ κόπον λύει. καὶ ὀρθόπνοιαν ὠφελεῖ καὶ λυγμόν. οὖρα ἄγει ἀπὸ τῆς ἕκτης ἡμέρας αἱματώδη. ἔστι δὲ καὶ ὠκυτόκιον. τὴν αὐτὴν δὲ καὶ τὰ φύλλα δύναμιν ἔχει. ἐπὶ ἡμέρας λζ΄ ποθέντα καὶ ἀγόνους ἱστορεῖται ποιεῖν. ἀλειφόμενα δὲ μετ᾽ ἐλαίου ἐπὶ τῶν περιοδικῶν, τὰ φρικία παραιτεῖται.

Περὶ τριβόλου. κεφ. φϙ.

Τρίβολος· οἱ δὲ, βουκέφαλος· οἱ δὲ ταυρόκερως. ῥωμαῖοι τρίβολουμ ἀκρατικουμ. ὁ μὲν χερσαῖος ἀνδράχνῃ τὰ φύλλα ἔοικε. λεπτότερα δέ. καὶ τὰ κλήματα κατὰ γῆς ἐστρωμένα. καὶ πρὸς αὐτοῖς ἄκανθαι στρυφναί. σκληραί. φύεται δὲ παρὰ ποταμοῖς καὶ οἰκοπέδοις. ἔστι δέ τις καὶ ἔνυδρος παρὰ ποταμοῖς φυόμενος. ὑπερέχων τὴν κόμην. τὴν δὲ ἄκανθαν κρύπτων. φύλλα πλατέα. μόσχον ἔχοντα μακρόν. καυλὸς δὲ ἐξ ἄκρου παχύς. μᾶλλον τοῦ ἐν βάθει. πρόσεστι δὲ καὶ τριχώδη τινὰ ἀποπεφυκότα σταχυώδη. καρπὸς σκληρὸς ὡς καὶ ὁ θατέρου. ἀμφότεροι δὲ στύφουσι. ψύχουσιν. εἰσί τε πάσης φλεγμονῆς καταπλάσματα. σὺν μέλιτι δὲ ἄφθας καὶ παρίσθμια καὶ τὰς ἐν στόματι σηπεδόνας καὶ οὖλα θεραπεύουσι. χυλίζονται δὲ καὶ εἰς τὰ ὀφθαλμικά. ὁ δὲ καρπὸς αὐτοῦ, χλωρὸς λιθιῶντας πινόμενος ὠφελεῖ. τοῦ δὲ χερσαίου ὅσον < α πινομένη καὶ καταπλασσομένη, τοὺς ἐχιοδήκτους ἀποκαθίστησιν. ἁρμόζει καὶ θανασίμοις μετ᾽ οἴνου πινόμενος. κτείνει δὲ καὶ ψύλλας τὸ ἀπόζεμα αὐτοῦ ῥανθέν. οἱ δὲ περὶ τὸν στρυμόνα ποταμὸν θρᾶκες, τὴν μὲν πόαν χλωρὰν ἱπποτροφοῦσι. τὸν δὲ καρπὸν γλυκὺν ὄντα καὶ τρόφιμον, σιτοποιοῦνται. χρώμενοι αὐτῷ ἀντὶ ἄρτου.

Περὶ σαξιφράγου. κεφ. φϙα.

Σαξίφραγον· οἱ δὲ, σαξίφραγον· οἱ δὲ, ἔμπετρον. ῥωμαῖοι σαξιφράγγα. θάμνος ἐστὶ φρυ

γανώδης ἐν πετρώδεσι καὶ τραχέσι τόποις φυόμενος ἐμφερής. δύναμιν δὲ ἔχει ἑψηθεῖσα ἐν οἴνῳ καὶ πινομένη πυρέσσουσι βοηθεῖν. στραγγουρίας τε καὶ λυσμῷ. λίθους τε τοὺς ἐν κύστει θρύπτειν καὶ οὖρα ἄγειν.

Περὶ λειμωνίου. κεφ. φϟβ.

Λειμώνιον· ἡ δὲ ποταμογείτων· οἱ δέ, νευροειδές· οἱ δέ, λογχῖτις· οἱ δὲ ῥαπονόντιου. μυσοὶ μενδρουτά. σύροι μεούδα. οἱ δέ, λυκοσέμφυλλον· οἱ δέ, ἐλλεβοροσήματα· οἱ δέ, σκύλλιον. προφῆται λύκου καρδία. ῥωμαῖοι οὐιάρτουμ νίγρουμ. οἱ δέ, πιντίναβουμ πέρραι. γάλλοι ἰουνβαρούμ. δακοὶ δάκινα. τὰ μὲν φύλλα ἔχει ὅμοια σεύτλῳ. λεπτότερα δὲ καὶ μακρότερα. δέκα ἢ πλείω. καυλὸν, λεπτόν. ὄρθιον ἴσον ὥσπερ κρίνου. γέμοντα καρποῦ. στύφοντος τὴν γεῦσιν. δύναται δὲ ὁ καρπὸς λεῖος σὺν οἴνῳ ποθεὶς, ὀξυβάφου πλῆθος δυσεντερικοὺς καὶ κοιλιακοὺς ὠφελεῖν. ῥοῦν τε γυναικεῖον ἐρυθρὸν ἐφιστάνειν. φύεται δὲ ἐν λειμῶσι καὶ ἑλώδεσι τόποις.

Περὶ λαγώποδος. κεφ. φϟγ.

Λαγώπους· οἱ δέ, λαγωοῦ κύμινον καλοῦσι. δύναμιν ἔχει σταλτικὴν κοιλίας πινόμενον μετ᾽ οἴνου. ἐπὶ δὲ τῶν πυρεσσόντων μεθ᾽ ὕδατος. περιάπτεται δὲ καὶ πρὸς φλεγμονὴν βουβώνων. φύεται δὲ ἐν πρασιαῖς.

Περὶ μηδίου. κεφ. φϟδ.

Μήδιον· οἱ δέ, μηδική· οἱ δέ, τρίφυλλον· οἱ δέ, κληματίτιον· οἱ δέ, ὀσμός· οἱ δέ, τρίγωνος· οἱ δέ, κυβέλλιον· οἱ δέ, πολύφυλλον. ῥωμαῖοι τριφόλλιουμ ὀδδράτουμ. αἰγύπτιοι ἐπάφου. μήδιον φύεται ἐν παλισκίοις τόποις καὶ πετρώδεσιν. ἔχει φύλλα ὅμοια σέριδι. καυλὸς τρίπηχυς. ἄνθη πορφυροειδῆ μεγάλα καὶ περιφερῆ. καρπὸς μικρὸς. ἐοικὼς κνίκῳ. ῥίζα σπιθαμιαία. βακτηρίας ἔχουσα πάχος. στρυφνὴ γινομένη. ἥτις ξηρὰ λεία ἐκλειχομένη σὺν μέλιτι ἑφθὴ ἐφ᾽ ἱκανὰς ἡμέρας, ῥοῦν τὸν ἐρυθρὸν ἵστησι. τὸ δὲ σπέρμα σὺν οἴνῳ ποθὲν, ἄγει ἔμμηνα.

Περὶ ἐπιμηδίου. κεφ. φϟε.

Ἐπιμήδιον· οἱ δέ, ἐρινεός· οἱ δέ, θρυάς· οἱ δέ, πολύρριζον. ῥωμαῖοι ἰνδίκτα. καυλός ἐστιν οὐ μέγας. κισσῷ παραπλήσια φύλλα ἔχων, ὅσον ι ἢ ιβ. οὔτε δὲ καρπὸν οὔτε ἄνθη φέρει. ῥίζαι δὲ λεπταί. μέλαιναι. βαρύοσμοι. γευσαμένῳ μωραί. φύεται ἐν τόποις ὑδρηλοῖς. ταύτης τὰ φύλλα λεῖα μετ᾽ ἐλαίου, κατάπλασμα μαστῶν εἰς τὸ μὴ αὔξεσθαι. ἀτόκιός τε ἡ ῥίζα καὶ τὰ φύλλα λεῖα ποθέντα ἐν οἴνῳ μετὰ τὴν κάθαρσιν < ε πλῆθος ἐπὶ ἡμέρας ε ἀσυλλήπτους τηρεῖ.

Περὶ ξιφίου. κεφ. φϟς.

Ξιφίον· οἱ δέ, ἀνακτόριον· οἱ δέ, φάσγανον· οἱ δέ, μαχαιρώνιον· οἱ δέ, ἄριον. ῥωμαῖοι γλαδιόλαμ· οἱ δέ, γενιτάλεμ. διὰ τὸ τοῦ φύλλου σχῆμα ὀνόμασται ξιφίον. ἔοικε γὰρ ἴριδι. ἔλαττον μέντοι καὶ στενώτερον. καὶ ἀπόξυ ὥσπερ μαχαίριον. ἰνῶδες. καυλὸν δὲ ἀνίησι πηχυαῖον ἐφ᾽ οὗ ἄνθη πορφυρᾶ στοιχηδόν. ἀπ᾽ ἀλλήλων διεστῶτα. καρπὸν δὲ στρογγύλον. ῥίζας β. τὴν μὲν μίαν ἐπὶ τῆς ἑτέρας ἐπικειμένην. ὥσπερ βολβία μικρά. τούτων ἡ μὲν κάτω, ἰσχνή ἐστιν· ἡ δὲ ἄνωθεν, ἁδροτέρα. φύεται δὲ μάλιστα ἐν ἀρούραις. δύναται δὲ ἡ ἄνωθεν ῥίζα καταπλασσομένη μετ᾽ οἴνου καὶ λιβανωτοῦ, ἀκίδας καὶ σκόλοπας ἐπισπᾶσθαι. σὺν ἀλεύρῳ δὲ αἰρίνῳ καὶ ὑδρομέλιτι διαφθείρει φύγεθλα. ὅθεν τοῖς τοιαύτοις ἐμπλάστροις μίγνυται. ἄγει δὲ καὶ καταμήνια προστεθεῖσα. φασὶ δὲ καὶ ἀφροδίσια παρορμᾶν τὴν ἀνωτέρω ῥίζαν σὺν οἴνῳ ποθεῖσαν. τὴν κατωτέρω δὲ ἀγόνους ποιεῖν. ἔν τε

ῥοηλικοῖς τε παιδίοις ὠφελίμως δίδοσθαι τὴν ἐπάνω ῥίζαν ἐν ποτῷ σὺν ὕδατι.

Περὶ σπαργανίου. κεφ. φμζ.

Σπαργάνιον· οἱ δὲ, ξιφίδιον· οἱ δὲ, βῶλον καλοῦσι. φύλλα ἔχει ἐοικότα ξιφίῳ, στενώτερα δὲ καὶ ὑποκλινέστερα. ἐπ' ἄκρου δὲ τοῦ καυλοῦ ὡσεὶ σφαιρία, ἐν οἷς ὁ καρπός. δίδοται ἡ ῥίζα καὶ ὁ καρπὸς σὺν οἴνῳ θηριοδήκτοις.

Περὶ ξυρίδος. κεφ. φμη.

Ξυρίς· οἱ δὲ, ἶριν ἀγρίαν· οἱ δὲ, καλός· ῥωμαῖοι γλαδίολουμ· οἱ δὲ, ἶριμ ἀγρέστεμ. δάκοι ἄπρους. τὰ μὲν φύλλα ἔχει ἴριδι ὅμοια, πλατύτερα δὲ καὶ ἐξ ἄκρου ὀξέα. καυλὸν δὲ ἐκ μέσου τῶν φύλλων πηχυαῖον, ἱκανῶς παχύν. ἐφ' οὗ λοβοὶ τρίγωνοι, ἐπ' αὐτῶν ἄνθος πορφυροῦν· τὸ δὲ ἐν μέσῳ φοινικοῦν. καρπὸς δὲ ἐν θυλακίοις κυάμοις ὅμοιος, στρογγύλος, ἐρυθρός, δριμύς. ῥίζα δὲ πολυγόνατος, μακρά, πυῤῥά. ποιοῦσα πρὸς τὰ ἐν κεφαλῇ τραύματα καὶ κατάγματα. ἀνάγει δὲ σκόλοπας, καὶ πᾶν βέλος ἐπιπάττεται μετὰ ἀπονίας μιγέντος αὐτῇ χαλκοῦ ἄνθους μέρος τρίτον· καὶ κενταυρείου ῥίζης μέρος ε΄ καὶ μέλιτος. θεραπεύει δὲ καὶ οἰδήματα καὶ φλεγμονὰς καταπλασσομένη μετὰ ὄξους. πίνεται δὲ καὶ πρὸς σπάσματα, ῥήγματα, ἰσχιάδας τε καὶ στραγγουρίας. καὶ διαῤῥοίας ἡ ῥίζα μετὰ γλυκέος πεθλασμένη. ὁ δὲ καρπὸς οὐρητικώτατος, ὅσον τριώβολον ποθεὶς ἐν οἴνῳ. τήκει δὲ καὶ σπλῆνα σὺν ὄξει ποθείς.

Περὶ ἀγχούσης. κεφ. φμθ.

Ἄγχουσαν· οἱ μὲν κατάγχουσαν· οἱ δὲ λιβυκήν· οἱ δὲ, ἀρχιβέλλιον· οἱ δὲ, ἀλκιβιάδιον· οἱ δὲ, ὀνόφυλλος· οἱ δὲ, πορφυρίς· οἱ δὲ, μύδουσα, οἱ δὲ, σάλυξ· οἱ δὲ, νωνεά. ἄφροι βουινεσάθ. ἄγχουσαν ἣν ἔνιοι κάλυκα· οἱ δὲ, ὀνόκλειαν καλοῦσι. τὰ μὲν φύλλα ἔχει θριδακίνῃ τῇ ὀξυφύλλῳ παραπλήσια, δασέα, τραχέα, μέλανα, πολλά, πανταχόθεν τῆς ῥίζης περιπεπλασμένα τῇ γῇ, ἀκανθώδη. ἡ δὲ ῥίζα δακτύλου τὸ πάχος, τὴν χρόαν ὕφαιμος. ἐν τῷ θέρει γινομένη καὶ βάπτουσα τὰς χεῖρας. φύεται ἐν εὐγείοις τόποις. ἔστι δὲ ἡ ῥίζα στυπτική. ποιοῦσα πρὸς κατακαύματα καὶ παλαιὰ ἕλκη, ἑναφεψομένη κηρῷ καὶ ἐλαίῳ. ἐρυσιπέλατα δὲ σὺν ἀλφίτῳ καταπλασθεῖσα θεραπεύει. καὶ ἀλφοὺς καὶ λέπρας σὺν ὄξει καταπλασσομένη. προστιθεμένη δὲ καὶ ἔμβρυα κατασπᾷ. τὸ δὲ ἀφέψημα αὐτῆς δίδοται καὶ ἰκτερικοῖς, νεφριτικοῖς, σπληνικοῖς, πυρέσσουσι μετὰ μελικράτου. τὰ δὲ φύλλα κοιλίαν ἵστησι μετ' οἴνου πινόμενα. χρῶνται δὲ καὶ οἱ μυρεψοὶ τῇ ῥίζῃ πρὸς τὰς στύψεις τῶν μύρων.

Περὶ ἀγχούσης ἑτέρας. κεφ. χ.

Ἄγχουσα ἑτέρα, ἣν ἔνιοι ἀλκιβιάδιον καλοῦσιν, ἢ ὀνοχειλὲς ἐκάλεσαν. αὕτη διαφέρει τῆς πρώτης, τῷ μικρότερα ἔχειν τὰ φύλλα, τραχέα δὲ ὁμοίως. καὶ τὰ κλωνία λεπτά, ἐφ' ὧν ἄνθος πορφυροειδὲς ὑποφοινικίζον. ῥίζας δὲ ἐρυθρὰς εὐμήκεις, περὶ τὸν πυραμητὸν ἐχούσας τὸ αἱματῶδες. φύεται δὲ ἐν ἀμμώδεσι τόποις. δύναμις δὲ αὐτῆς καὶ τῶν φύλλων θηριοδήκτοις βοηθεῖν, μάλιστα δὲ ἐχιοδήκτοις, ἐσθιόμενα καὶ πινόμενα καὶ περιαπτόμενα. κἂν μασησάμενός τις εἰς τὸ στόμα τῷ θηρίῳ ἀποπτύσῃ, ἀποκτενεῖ αὐτό.

Περὶ ἑτέρας ἀγχούσης. κεφ. χα.

Ἔστι δὲ καὶ ἄλλη ἐμφερὴς ταύτῃ, ἐλάττω δὲ καρπὸν ἔχουσα φοινικοῦν· ὃν ἐάν τις μασησάμενος ἀποπτύσῃ εἰς τὸ στόμα τοῦ ἑρπετοῦ, ἀποκτενεῖ. ἡ δὲ ῥίζα μετὰ ὑσσώπου καὶ

καρδα-

καρδαμώμου ποσότης, ὀξυβάφου πλῆθος, πλατεῖαν ἕλμινθα ἐκτινάσσει.

Περὶ λυκόψεως. κεφ. χβ.

Λύκοψις· οἱ δὲ, καὶ ταύτην ἄγχουσαν ἐκάλεσαν. τὰ μὲν φύλλα ἔχει ὅμοια θρίδακι, μακρότερα δὲ καὶ τραχύτερα καὶ παχέα καὶ πλατύτερα, πεπτωκότα περὶ τὴν τῆς ῥίζης κεφαλήν. καυλὸν ἀνίησι μακρὸν, ὀρθὸν, τραχὺν, παραφυάδας ἔχοντα πολλὰς, πηχυαίας, τραχείας. καὶ ἐπ' αὐταῖς ἄνθη μικρὰ, πορφυρίζοντα. ῥίζα δὲ ἐρυθρὰ, στυπτική. φύεται ἐν πεδίοις. καταπλασσομένη δὲ μετ' ἐλαίου ἡ ῥίζα, τραύματα ἰᾶται. μετὰ ἀλφίτου δὲ ἐρυσιπέλατα. λεία δὲ συναλειφομένη μετ' ἐλαίου ἱδρῶτας κινεῖ.

Περὶ ἐχίου. κεφ. χγ.

Ἔχιον· οἱ δὲ, ἀρίδιον· οἱ δὲ, ἀλκιβιάδιον· ῥωμαῖοι ἀλκιβιάκουμ. τὰ μὲν φύλλα ἔχει προμήκη, τραχέα, ὑπόλευκα, πρὸς τὰ τῆς ἀγχούσης ὑπέρυθρα, ἥττονα δὲ καὶ λιπαρά. ἀκάνθια λεπτὰ ἐπικείμενα καὶ δασέα. καυλία λεπτὰ πολλά. ἑκατέρωθεν δὲ φυλλάρια λεπτὰ, ταρσούμενα, μέλανα, ἐλάττονα δὲ πρὸς λόγον τὰ ἐπ' ἄκρου τοῦ καυλοῦ. τὰ δὲ ἄνθη παρὰ τὰ φύλλα πορφυροειδῆ. ἐν οἷς ἐστὶ καὶ ὁ καρπὸς κεφαλῇ ἔχιος ὅμοιος. ῥίζα δὲ λεπτοτέρα δακτύλου, ὑπομέλαινα. ἥτις οὐ μόνον τοῖς δηχθεῖσιν ὑπὸ ἑρπετῶν βοηθεῖ ποθεῖσα μετ' οἴνου, ἀλλὰ καὶ τοὺς προπιόντας ἀδήκτους ποιεῖ. ὁμοίως δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπός. παύει δὲ καὶ ὀσφύος ἄλγημα. καὶ γάλα κατασπᾷ μετ' οἴνου ἢ ῥοφήματος ληφθεῖσα.

Περὶ ὠκιμοειδοῦς. κεφ. χδ.

Ὠκιμοειδές· οἱ δὲ, καὶ ταύτην ἔχιον καλοῦσιν· οἱ δὲ, σκορπίουρον· οἱ δὲ, σπάργανον· οἱ δὲ, ἀλθαίαν· οἱ δὲ, ἀμαρανθίδα· οἱ δὲ, προβατείαν· οἱ δὲ, ἐλάφιον· οἱ δὲ, ἀντίμιμον· οἱ δὲ, πορφυρίδα· οἱ δὲ, αὔγιον· οἱ δὲ, νεμέσιον· οἱ δὲ, φιλεταίριον· οἱ δὲ, ὑαινόψολον· οἱ δὲ, θυρσῖτιν· οἱ δὲ, θερμοῦτιν· οἱ δὲ, μισόπαθος· ῥωμαῖοι ὠκιμάστρουμ. φύλλα μὲν ἔχει ὠκίμῳ ὅμοια. κλῶνας δὲ σπιθαμιαίους, δασεῖς. λοβοὺς δὲ παραπλησίους ὑοσκυάμῳ, πλήρεις σπέρματος μέλανος, ἐοικότας μελανθίῳ. δύναμιν δὲ ἔχει τὸ σπέρμα πινόμενον ἐν οἴνῳ, ἐχιοδήκτους καὶ τὰ ἄλλα τῶν ἑρπετῶν δήγματα θεραπεύειν. δίδοται δὲ καὶ ἰσχιαδικοῖς μετὰ σμύρνης καὶ οἴνου καὶ πεπέρεως. ῥίζα δ' ὕπεστι λεπτὴ καὶ ἄχρηστος.

Περὶ ἐρίνου. κεφ. χε.

Ἔρινος· οἱ δὲ, ὠκιμοειδές· οἱ δὲ, ὑδρηρόν· ῥωμαῖοι ὤκιμουμ. φύεται παρὰ ποταμοῖς καὶ κρήναις. φύλλα ἔχει ὠκίμοις ὅμοια, μικρότερα δὲ καὶ ἐπεσχισμένα ἐκ τῶν ἄνωθεν μερῶν. κλωνία δὲ ε´ ἢ ς´ σπιθαμιαῖα. ἄνθη λευκά. καρπὸν δὲ μέλανα, στρυφνόν. ὅπου δὲ μεσός ἐστιν ὁ καυλὸς καὶ τὰ πέταλα. τούτων ὁ καρπὸς < β πλῆθος, πρὸς κυάθοις μέλιτος τέσσαρσι ῥεύματα ὀφθαλμῶν ἐγχριόμενος ἵστησιν. ὁ δὲ χυλὸς ὤτων πόνον παύει μετὰ θείου καὶ νίτρου ἐνσταζόμενος.

Περὶ ἀγρώστεως. κεφ. χς.

Ἄγρωστις· οἱ δὲ, αἰγικόν· οἱ δὲ, ἀμαξῖτις· αἰγύπτιοι ἀνουφί· ῥωμαῖοι γράμεν· οἱ δὲ, ἀσυφύλιυμ· οἱ δὲ, σαγγινάλεμ· οἱ δὲ, οὐνιόλαμ. ἱσπανοὶ ἀπαρία. δάκοι κοτίατα. ἄφροι ἰεβάλ. κλημάτια γονατώδη ἕρποντα ἐπὶ τῆς γῆς, καὶ ἀπὸ τῶν κλάδων προϊέμενα ῥίζας γλυκείας, γονατώδεις. φύλλα ὀξέα, σκληρὰ, πλατέα, ὡς καλάμου μικροῦ. τρέφονται βόες καὶ κτήνη. ταύτης ἡ ῥίζα καταπλασσομένη λεία, τραύματα κολλᾷ. τὸ δὲ ἀφέψημα αὐτῆς πινόμενον, πρὸς στρόφους ποιεῖ καὶ δυσουρίαν, καὶ τὰ περὶ τὴν κύστιν περιττώματα λιθώδη θρύπτει.

Περὶ καλαμαγρώστεως. κεφ. χζ.

Καλαμάγρωστις· μείζων ἐστὶ κατὰ πάντα τῆς ἀγρώστεως. ἔστι δὲ κτηνῶν ἀναιρετικὴ βρωθεῖσα, καὶ μάλιστα ἡ ἐν Βαβυλῶνι παρὰ ταῖς ὁδοῖς φυομένη.

Περὶ τῆς ἐν παρνασῷ ἀγρώστεως. κεφ. χη.

Ἡ δὲ ἐν τῷ παρνασῷ γεννωμένη ἄγρωστις, πολυκλαδωτέρα ἐστί. φύλλα δὲ κισσῷ ὅμοια φέρει. ἄνθος λευκὸν καὶ εὐῶδες. καρπὸν, μικρόν. οὐκ ἄχρηστον. ῥίζας ε΄ ἢ ς΄. δακτύλου, πάχος. λευκάς. μαλακάς. γλυκείας ἰσχυρῶς. ὧν ὁ χυλὸς ἑψηθεὶς σὺν οἴνῳ καὶ μέλιτι συμμέτρῳ καὶ σμύρνης ἡμίσει μέρει, πεπέρει τε καὶ λιβανωτοῦ τῷ τρίτῳ, φάρμακόν ἐστιν ἄριστον πρὸς ὀφθαλμούς. ἀποτίθεται δὲ ἐν χαλκῇ πυξίδι. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν, ποιεῖ πρὸς ἃ καὶ αὐτή. τὸ δὲ σπέρμα ταύτης ἰσχυρῶς διουρητικὸν καὶ ἐμέτων καὶ κοιλίας ῥεούσης σταλτικόν. ἡ δὲ ἐν κιλικίᾳ γεννωμένη, ἣν οἱ ἐπιχώριοι κίνναν καλοῦσιν, ὑγρὰ βρωθεῖσα πολλάκις, ἐμπίπρησι τοὺς βόας.

Περὶ σιδηρίτιδος. κεφ. χθ.

Σιδηρῖτις. οἱ δὲ, ἡράκλειαν. προφῆται σόνον. οἱ δὲ, αἷμα τιτάνου. οἱ δὲ οὐρὰ σκορπίου. Πυθαγόρας πάρμιρον. ἀνδρέας ξανθοφανέα. ὀσθάνης βούφθαλμον. αἰγύπτιοι σενδιονώρ. ῥωμαῖοι οὐερτέμνουμ. οἱ δὲ σολεάστρουμ. ἄφροι οὐδιοδόμιν. πόα ἐστὶ φύλλα ἔχουσα ὅμοια πρασίῳ. ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ ἐλελισφάκου ἢ δρυός. μικρότερα μέντοι καὶ τραχέα. καυλοὺς δὲ ἀνίησι τετραγώνους σπιθαμιαίους ἢ καὶ μείζονας. οὐκ ἀηδεῖς ἐν τῇ γεύσει. καὶ στύφοντας. ἐν οἷς ἐκ διαστημάτων σπόνδυλοι περιφερεῖς ὡς περὶ πρασίου. καὶ ἐν αὐτοῖς σπέρμα μέλαν. φύεται δὲ ἐν ὑποπετραίοις χωρίοις. δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα, τραυμάτων κολλητικὴν καὶ ἀφλέγμαντον.

Περὶ ἑτέρας σιδηρίτιδος. κεφ. χι.

Ἄλλη σιδηρῖτις, κλῶνας ἔχει διπήχεις. λεπτούς. φύλλα δὲ περὶ μόσχων μακρῶν, ὅμοια τοῖς τῆς πτέριδος. ἀκροσχιδῆ πολλὰ ἑκατέρωθεν. ἐκ δὲ τῶν ἀνωτέρω μασχαλῶν, ἀποφύσεις μακράς. λεπτάς. ἐπ᾽ ἄκρου σφαιροειδεῖς κεφαλὰς ἐχούσας τραχείας. ἐν οἷς σπέρμα ὅμοιον σεύτλῳ. στρογγυλώτερον δὲ καὶ σκληρότερον. δύναμις δὲ καὶ ταύτης ἐστὶ καὶ τῶν φύλλων τραυματική.

Περὶ ἑτέρας σιδηρίτιδος. κεφ. χια.

Ἔτι καὶ ἑτέρα εἶναι λέγεται σιδηρῖτις. ἣν καὶ αὐτὴν Κρατεύας ἡράκλειαν καλεῖ. φυομένην ἐν τοίχοις καὶ ἀμπελῶσιν. ἔχουσα φύλλα πολλὰ ἀπὸ μιᾶς ῥίζης ὅμοια κοριάνῳ περὶ καυλίοις σπιθαμιαίοις. λείοις. τρυφεροῖς. ὑπολεύκοις. ἐνερευθέσιν. ἄνθη δὲ, φοινικᾶ. μικρά. γευομένῳ πικρά. γλίσχρα. καὶ ταύτης ἡ δύναμις ἐπιτιθεμένης, κολλητικὴ ἐναίμων καὶ νεοτρώτων.

Περὶ ἀχιλλείου. κεφ. χιβ.

Ἀχίλλειος. οἱ δὲ μυριόμορφον. οἱ δὲ, χιλιόφυλλον. οἱ δὲ, στρατιωτικόν. οἱ δὲ, ἡράκλειον. ῥωμαῖοι σουπερκίλιουμ βενέρις. οἱ δὲ, ἄκρουμ σιλβάτικουμ. οἱ δὲ, μιλιτάρεμ. οἱ δὲ, μιλλεφόλιουμ. ἄφροι ἀστὴρ χιλλός. καλοῦσι τινὲς καὶ τὴν ἀχίλλειον, σιδηρῖτιν. φέρει δὲ ῥαβδία σπιθαμιαῖα ἢ καὶ μείζω. ἠλακατοειδῆ. καὶ περὶ αὐτὰ φυλλάρια λεπτά. ἐκ πλαγίων ἐντομὰς ἔχοντα πυκνάς. προσεμφερῆ κορίῳ. ὑπόπυρα. γλίσχρα. πολύοσμα. οὐκ ἀηδῆ. φαρμακώδη δὲ τὴν ὀσμήν. σκιάδιον ἐπ᾽ ἄκρου περιφερές. ἄνθη λευκὰ καὶ πορφυρᾶ τε χρυσίζοντα. φύεται ἐν εὐγείοις τόποις. τὸ χρυσοῦν ἡ κόμη λεία, ἔναιμον ἐστὶ κολλητική. καὶ ἀφλέγμαντος. αἱμορραγίας τε ἐφεκτική. τῶν δὲ ἐκ μήτρας ἐν προσθέτῳ. καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστὶν ἐγκάθισμα ῥοϊκαῖς. πίνεται δὲ καὶ πρὸς δυσεντερίας.

Περὶ βάτου. κεφ. χιγ.

Βάτος. οἱ δὲ. κυνόσβατον. οἱ δὲ, σελινοείτιον. οἱ δὲ, ἀσύντροφον. προφῆται αἷμα τιτάνου. οἱ δὲ. αἷμα ἴβεως. ῥωμαῖοι σέντες. οἱ δὲ, ῥούβουμ. οἱ δὲ, μόρα βατινάνα. δακοὶ μαντεῖα. αἰγύ

πιοι αἵμοος. οἱ δὲ, ἀμέτρος. βάτος ἣν γινώσκομεν στύφει καὶ ξηραίνει· τρίχας βάπτει. τὸ δὲ ἀφέψημα τῶν ἀκρεμόνων αὐτῆς, κοιλίαν ἵστησι πινόμενον. καὶ ῥοῦν ἐπέχει γυναικεῖον καὶ πρηστῆρος δήγματι εὐθετεῖ. κρατύνει δὲ καὶ οὖλα καὶ ἄφθας ὑγιάζει διαμασώμενα τὰ φύλλα. καὶ ἕρπητας ἐπέχει. καὶ ἀχῶρας τοὺς ἐν κεφαλῇ θεραπεύει. καὶ ὀφθαλμῶν προπτώσεις. καὶ κονδυλώματα. καὶ αἱμορροΐδας καταπλασσόμενα τὰ φύλλα. καὶ τῶν στομάχων δὲ καὶ καρδιακῶν λεῖα ἐπιτιθέμενα ἁρμόζει. ὁ δὲ χυλὸς αὐτῆς ἐκθλιβέντων τῶν καυλῶν καὶ τῶν φύλλων, συστραφεὶς ἐν ἡλίῳ, βέλτιον ποιεῖ εἰς πάντα τὰ εἰρημένα. τοῦ δὲ καρποῦ αὐτοῦ ὁ χυλὸς πεπείρου ὄντος τελείως εἰς τὰ στοματικὰ ἁρμόζει. ἵστησι δὲ καὶ κοιλίαν ἐσθιόμενος ὁ μέσος πέπειρος. καὶ τὸ ἄνθος δὲ αὐτῆς ποθὲν σὺν οἴνῳ, κοιλίαν ἵστησι.

Περὶ ἰδαίας βάτου. κεφ. χιδ.

Βάτος ἰδαία ἐκλήθη μὲν διὰ τὸ πολλὴν ἐν τῇ Ἴδῃ γεννᾶσθαι. ἔστι δὲ ἁπαλωτέρα πολλῷ τῆς πρὸ αὐτῆς, ἀκάνθας μικρὰς ἔχουσα. εὑρίσκεται δὲ καὶ χωρὶς ἀκάνθης. δύναται δὲ τὰ αὐτὰ τῇ πρὸ αὐτῆς. ἐκ περιουσίας δὲ τὸ αὐτῆς ἄνθος σὺν μέλιτι λειανθὲν, ὀφθαλμικαῖς φλεγμοναῖς περιχριόμενον βοηθεῖ. καὶ ἐρυσιπέλατα σβέννυσι. στομαχικοῖς τε μεθ᾽ ὕδατος ἐν ποτῷ δίδοται.

Περὶ ἐλξίνης. κεφ. χιε.

Ἐλξίνη. οἱ δὲ, ἐλατίνην. οἱ δὲ, κανδηκερσαίαν. οἱ δὲ, ἀμελξίνην. οἱ δὲ, ξύσινην. οἱ δὲ, ἀμοργίνην. οἱ δὲ, σουκόταχος. οἱ δὲ, ψυχόνακος. οἱ δὲ, μελάμπελον. οἱ δὲ, κιττάμπελον. οἱ δὲ, κισσάμεθον. οἱ δὲ, ἀναπετάμενον. ῥωμαῖοι βουλουτουλάπρου. αἰγύπτιοι ἄσαπ. οἱ δὲ, παρθένιον. οἱ δὲ, σιδηρῖτιν. οἱ δὲ, ἡρακλείαν. οἱ δὲ, ἀγρίαν. οἱ δὲ κλιβώδιον. οἱ δὲ, πολυώνυμον καλοῦσι. φύεται ἐν φραγμοῖς καὶ τοίχοις καὶ ἀμπελῶσι. ἔστι δὲ κλωνία ἔχουσα ὑπέρυθρα, φύλλα ὅμοια λινοζώστει, δασέα. περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα ἀντιλαμβανόμενα τῶν ἱματίων. δύναμιν δὲ ἔχει τὰ φύλλα, ψυκτικὴν στυπτικήν. ὅθεν καταπλασσόμενα ἰᾶται ἐρυσιπέλατα, κατακαύματα, κονδυλώματα, φύγεθλα ἀρχόμενα. καὶ πᾶσαν φλεγμονὴν καὶ οἰδήματα. ὁ δὲ χυλὸς αὐτῆς μιγεὶς ψιμμυθίῳ, ἐρυσιπέλατα καὶ ἕρπητας ὠφελεῖ καταχριόμενος. καὶ ποδάγρας σὺν κηρωτῇ κυπρίνῃ ἀναληφθεὶς ἢ στέατι τραγείῳ. ὠφελεῖ καὶ βήσσοντας χρονίως ὁ χυλὸς καταρροφούμενος ὅσον κύαθος. καὶ παρισθμίοις φλεγμαίνουσιν ἀναγαργάρισμα καὶ διάχρισμα ὠφέλιμόν ἐστι. καὶ ὠταλγίαν σὺν ῥοδίνῳ ἐγχεόμενον ὠφελεῖ. ἐν ἄλλῳ. Ἐλξίνη ἔχει φύλλα ὅμοια κισσῷ, ἐλάττονα δὲ καὶ κλωνία μικρά. περιπλεκόμενα ὅπου ἂν τύχοι. δύναμιν δὲ ἔχει τῶν φύλλων ὁ χυλὸς πινόμενος λυτικὴν κοιλίας.

Περὶ ἐλατίνης. κεφ. χις.

Ἐλατίνη τὰ μὲν φύλλα ἔχει ὅμοια τῇ ἐλξίνῃ. μικρότερα δὲ καὶ στρογγυλώτερα, δασέα. κλῶνας, λεπτούς, σπιθαμιαίους ἓξ ἢ ἑπτὰ ἀπὸ τῆς ῥίζης. φύλλων πλήρεις συφόντων ἐν τῇ γεύσει. φύεται ἐν σιτοῖς καὶ τόποις ἐργασίμοις. δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλαττόμενα σὺν ἀλφίτοις, φλεγμαίνοντας καὶ ῥευματιζομένους ὠφελεῖν ὀφθαλμούς. ἑψηθεῖσα δὲ καὶ ῥοφουμένη δυσεντερίαν ἵστησιν.

Περὶ εὐπατωρίου. κεφ. χιζ.

Εὐπατώριον. οἱ δὲ, ἡπατώριον. οἱ δὲ, ἡπατῖτις. ῥωμαῖοι οὐόλουκρουμ μαίους. ἔστι δὲ φρυγανῶδες. ῥάβδον ἀναφέρουσα μίαν. λεπτήν. ξυλώδη. ὀρθήν. μέλαιναν. ἔνδασυν. πηχυαίαν ἢ καὶ μείζονα. φύλλα δὲ ἐκ διαστημάτων. ἐσχισμένα μάλιστά που εἰς ε΄ μοίρας ἢ καὶ πλείους. τῶν τῆς πενταφύλλου ἢ καννάβεως μᾶλλον ἐοικότα. καὶ αὐτὰ δὲ ὑπομέλανα περιχνοώδη ἐξ ἄκρων ἐντετμημένα. σπέρμα δὲ περιπέφυκεν ἀναμέσον τοῦ καυλοῦ, ὑπόδασυ. κάτω νε-

γυνικός. ὥστε τοῖς ἱματίοις ἐνίζεσθαι ξηρανθέν. ταύτης τὰ φύλλα μετὰ στέατος χοιρείου παλαιοῦ λεῖα ἐπιτεθέντα, τὰ δυσαπούλωτα τῶν ἑλκῶν ἰᾶται. τὸ δὲ σπέρμα καὶ ἡ ῥίζα μετ' οἴνου πινόμενα, δυσεντερικοὺς καὶ ἡπατικοὺς τε ἑρπετοδήκτους σώζει. ἔνιοι ταύτην ἀρτεμισίαν ἐκάλεσαν πλανηθέντες. ἑτέρα γάρ ἐστιν, ὡς ὑποδείξαμεν. Περὶ πενταφύλλου. κεφ. χιη.

Πεντάφυλλον. οἱ δὲ, πενταπετές. οἱ δὲ, πεντάτομον. οἱ δὲ, πενταδάκτυλον. οἱ δὲ ψευδοσέλινον. οἱ δὲ, καλλιπέταλον. οἱ δὲ, ξυλόλωτον. οἱ δὲ ξυλοπέταλον. οἱ δὲ, ἄσφαλτον. οἱ δὲ, πεντάκοινον. οἱ δὲ, θυμιατῖτις. αἰγύπτιοι ὀρθιτιβέοκη. οἱ δὲ, ἔνωρον. προφῆται ἴβεως ὄνυξ. οἱ δὲ, πτερὸν ἴβεως. οἱ δὲ, ἑρμοδάκτυλον. ῥωμαῖοι κινκεφόλιουμ. γάλλοι πεμπέδουλα. δακοὶ προπέδουλα καλοῦσι. κλῶνας φέρει καρφώδεις. λεπτοὺς σπιθαμιαίους ἐφ' ὧν ὁ καρπός. φύλλα δὲ ἔχει ἐοικότα ἡδυόσμῳ. πέντε καθ' ἕκαστον μόσχον. σπανίως δὲ πλείονα. κυκλόθεν ἐσχισμένα πριονοειδῶς. ἄνθος δὲ ὠχρόλευκον. χρυσοειδές. φύεται δὲ ἐν ἐφύδροις τόποις καὶ παρ' ὀχετοῖς. ῥίζαν δὲ ἔχει ὑπέρυθρον. ὑπομήκη. παχυτέραν ἐλλεβόρου μέλανος. ἔστι δὲ πολύχρηστος. δύναται δὲ τὸ τῆς ῥίζης ἀφέψημα ἄχρι τρίτου καταβιβασθὲν ἐν τῇ ἑψήσει, ὀδονταλγίας παύειν διακρατούμενον ἐν τῷ στόματι. καὶ σηπεδόνας τὰς ἐν τῷ στόματι διακλυζόμενον ἵστησι. τε τραχύτητας ἀρτηρίας ἀναγαργαριζόμενον παραιτεῖται. κοιλίᾳ τε ῥεούσῃ τε δυσεντερίᾳ βοηθεῖ. ἀρθριτικοῖς τε ἰσχιαδικοῖς πινόμενον. ἑφθὴ δὲ ἐν ὄξει λεία καταπλασσομένη, ἕρπητας ἐπέχει. διαφορεῖ χοιράδας. σκληρίας. οἰδήματα. ἀνευρίσματα. ἀποστήματα. ἐρυσιπέλατα. πτερύγια τὰ ἐν δακτύλῳ. καὶ κονδυλώματα καὶ ψώρας ἰᾶται. ὁ δὲ χυλὸς τῆς ῥίζης ἁπαλῆς, ποιεῖ πρὸς τὰ ἐν ἥπατι τε πνεύμονι πάθη τε τὰ θανάσιμα. τὰ δὲ φύλλα πίνεται τε μεθ' ὑδρομέλιτος ἢ οἴνου κεκραμένου καὶ πεπέρεως ὀλίγου πρὸς περιόδους. ἐπὶ μέντοι τεταρταίου, καὶ τεσσάρων κλωναρίων φύλλα. ἐπὶ δὲ τριταίου τριῶν. ἐπὶ δὲ ἀφημερινοῦ ἑνός. ἀρήγει δὲ τε ἐπιληψίας πινόμενα ἐφ' ἡμέρας λ' ἀνὰ φύλλων λ'. ὑπάγει δὲ καὶ ἴκτερον ταχέως ὁ χυλὸς τῶν φύλλων ποθεὶς ἐπί τινας ἡμέρας τριῶν κυάθων πλῆθος. τραύματά τε καὶ σύριγγας μεθ' ἁλῶν καὶ μέλιτος καταπλαττόμενα ἰᾶται. βοηθεῖ δὲ καὶ ἐντεροκηλικοῖς. τε αἱμορραγίας ἵστησι πινόμενον καὶ καταπλασσόμενον. τέμνεται δὲ καὶ πρὸς καθαρμοὺς τε αἱμορραγίας καὶ ἁγνείας. Περὶ φοίνικος. κεφ. χιθ.

Φοῖνιξ. οἱ δὲ, ῥοῦν. οἱ δὲ ἀγχίνωπα. οἱ δὲ, φοινικόπτερον. οἱ δὲ, ῥοῦν στάχυος. οἱ δὲ, ὀφθάλμην. ῥωμαῖοι παλολουκουπίνουμ. αἰγύπτιοι ἄθνον. τὰ μὲν φύλλα ἔχει ὅμοια κριθῇ. βραχύτερα δὲ καὶ στενώτερα. στάχυν δὲ ἐμφερῆ τῇ αἴρα. κλῶνας δὲ ἑξαδακτύλους κύκλῳ τῆς ῥίζης. καὶ στάχυς ζ' ἢ η'. φύεται δὲ ἐν ἀρούραις. καὶ ἐπὶ τῶν στεγῶν τῶν νεοκαταχρίστων. δύναμιν δὲ ἔχει πινόμενον ἐν οἴνῳ αὐστηρῷ, διάρροιαν τε αἱμορραγίαν τὴν ἐκ μήτρας καὶ οὔρων πλείονα φορὰν ἱστᾶν. ἱστοροῦσι δέ τινες καὶ ἴσχαιμον αὐτὴν εἶναι ἐνδεσμουμένην φοινικῷ ἐρίῳ τε περιαπτομένην. Περὶ ἰδαίας ῥίζης. κεφ. χκ.

Ἰδαία ῥίζα. ὀξυμυρσίνῃ τὰ φύλλα ἔοικε. παρ' αὐτὰ δὲ ὡς ἕλικες μικραὶ πεφύκασιν. ἐξ ὧν τε τὸ ἄνθος. ταύτης ἡ ῥίζα στυπτικὴ σφόδρα, ἁρμόζουσα ἐφ' ὧν στύψεως ἐστὶ χρεία. πίνεται δὲ καὶ πρὸς κοιλίας ῥεύματα καὶ ῥοῦν γυναικεῖον. αἱμορραγίαν τε πᾶσαν ἵστησι.

Περὶ ῥοδίας ῥίζης. κεφ. χκα.

Ῥοδία ῥίζα. οἱ δὲ ῥοδίδα καλοῦσι. γεννᾶται ἐν μακεδονίᾳ. ἐοικυῖα κόστῳ. κουφοτέρα δὲ τε ἀνώμαλος, ῥόδων ἐν τῇ διατρίψει ἀποφορὰν ποιοῦσα ὁμοίαν. χρησιμεύει δὲ ἐπὶ τῶν κεφαλαλγούντων σὺν ῥοδίνῳ λεία ἐπιτιθεμένη τε ἐμβρεχομένη μετώπῳ καὶ κροτάφοις.

Περὶ ἱππούριδος. κεφ. χκβ.

Ἵππουρις. οἱ δὲ, τριμάχιον. οἱ δὲ, ἀνάβασις. οἱ δὲ, χερέδρανον. οἱ δὲ, φαίδραν. οἱ δὲ, ἱππάδενδρον. οἱ δὲ, γῆς. οἱ δὲ, χοινιόστροφον. αἰγύπτιοι φερφρά. προφῆται κρόνου τροφή. ῥωμαῖοι ἐκυνάλις. οἱ δὲ, σάλιξ ἐκυνάλις. οἱ δὲ ἀναβάσιον. οἱ δὲ ἔφυδρον καλοῦσι. φύεται ἐν τόποις ἐφύδροις καὶ τάφροις. καυλία κενά. ὑπέρυθρα. ὑπότραχα. στερεά. γόνασι διειλημμένα. ἐμπεφυκόσιν εἰς ἄλληλα. περὶ δὲ αὐτὰ σχοινώδη φύλλα πυκνά. λεπτά. αὔξεται δὲ εἰς ὕψος ἀναβαίνουσα ἐπὶ τὰ παρακείμενα στελέχη. καὶ κατακρημνᾶται περιεχομένη κόμαις πολλαῖς μελαίναις καθάπερ ἵππου οὐρά. ῥίζα ξυλώδης. σκληρά. στυπτικὴ δὲ ἡ πόα. ὅθεν ὁ χυλὸς αὐτῆς αἱμοῤῥαγίας ἵστησι τὰς ἐκ μυκτήρων. καὶ δυσεντερίας ὠφελεῖ πινόμενος μετ᾽ οἴνου. κινεῖ δὲ οὖρα. τὰ δὲ φύλλα ἔναιμα τραύματα κολλᾷ λεῖα ἐπιπασσόμενα. ἡ δὲ ῥίζα καὶ ἡ πόα βήσσουσί τε καὶ ὀρθοπνοικοῖς καὶ ῥηγματίαις ἀρήγει. ἱστορεῖται δὲ καὶ ἐντέρου διαιρέσεις. καὶ κύστεως διακοπήν. καὶ ἐν περικήλῳ συνάγειν τὰ φύλλα πινόμενα ἐν ὕδατι.

Περὶ ἑτέρας ἱππούριδος. κεφ. χκγ.

Ἵππουρις ἑτέρα. οἱ δὲ, ἐκύτιον. οἱ δὲ, χέδραν. οἱ δὲ, γιῶον. ῥωμαῖοι σάλιξ ἐκύνα. καυλός ἐστιν, ὀρθός. ἴσος. μείζων δὲ πήχεως. ὑπόκενος. κόμας ἐκ διαστημάτων ἔχουσα βραχυτέρας καὶ λευκοτέρας καὶ μαλακωτέρας. ἥτις καὶ αὐτὴ λεανθεῖσα σὺν ὄξει τραύματα ἰᾶται τὴν αὐτὴν ἔχουσα δύναμιν.

Περὶ κόκκου βαφικῆς. κεφ. χκδ.

Κόκκος βαφική. θάμνος ἐστὶ μικρὸς φρυγανώδης. ᾧ πρόσκεινται οἱ κόκκοι ὡς φακοί. οἵτινες ἐκλεγόμενοι συντίθενται. ἀρίστη δέ ἐστιν ἡ γαλατικὴ καὶ ἡ ἀρμενιακή. ἔπειτα ἡ ἐν ἀσίᾳ καὶ ἡ κιλίκιος. ἐσχάτη δὲ πασῶν ἡ ἐν ἱσπανίᾳ. δύναμιν δὲ ἔχει στυπτικήν. ἁρμόζουσιν τραύμασι καὶ νεύρων τρώσεσι. λεία μετὰ ὄξους καταπλασσομένη. γίνεται δὲ ἡ ἐν κιλικίᾳ ἐν τοῖς δρυσὶν ὅμοιος κοχλίᾳ μικρῷ. ἣν αἱ τῇδε γυναῖκες τῷ στόματι ἀναλέγουσαι κόκκον καλοῦσιν.

Περὶ τραγίου. κεφ. χκε.

Τράγιον. φύεται μὲν ἐν κρήτῃ μόνῃ. ἔχει δὲ τὰ φύλλα σχίνῳ ὅμοια. καὶ τὰς ῥάβδους καὶ καὶ τὸν καρπόν. μικρότερα δὲ πάντα. φέρει δὲ ὀπὸν κόμμει παραπλήσιον. ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον καταπλασσόμενα σὺν οἴνῳ, ἐπισπᾶται σκόλοπας καὶ πάντα τὰ ἐμπηγνύμενα. πινόμενα δὲ στραγγουρίαν ἰᾶται. καὶ λίθους τοὺς ἐν κύστει θρύπτει. καὶ καταμήνια ἄγει. λαμβάνεται δὲ ὁλκὴν < α. φασὶ δὲ καὶ τὰς ἀγρίας αἶγας τοξευθείσας καὶ νεμηθείσας τὴν πόαν, ἐκβάλλειν τὰς ἀκίδας.

Περὶ ἄλλου τραγίου. κεφ. χκς.

Τράγιον ἄλλο. οἱ δὲ τράγος. οἱ δὲ, τραγόκερως. οἱ δὲ, σκορπίον. οἱ δὲ, γάργανον. ῥωμαῖοι κορνουλάκα. οἱ δὲ, βιτουνέσσα. δάκοι σαλία. αἰγύπτιοι σοβέρ. ἄφροι ἀχιοσίμ. τὰ μὲν φύλλα ἔχει ὅμοια σκολοπενδρίῳ, ῥίζαν δὲ λεπτήν. λευκήν. παραπλησίαν ῥαφανῷ ἀγρίᾳ. ἥτις βοηθεῖ δυσεντερικοῖς ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη. προβάλλει δὲ κατὰ τὸ φθινόπωρον τὰ φύλλα τράγου ὀσμήν. ὅθεν καὶ ὠνόμασται τράγιον. φύεται δὲ ἐν ὀρεινοῖς καὶ κρημνώδεσι τόποις.

Περὶ τράγου. κεφ. χκζ.

Τράγος. οἱ δὲ, σκορπίον. οἱ δὲ, τράγανος. φύεται παρὰ θαλάττῃ μάλιστα. θαμνίσκος ἐπὶ γῆς. ἐπιμήκης. οὐ μέγας. ὅσον σπιθαμῆς ἢ μείζων. φύλλα δὲ οὐκ ἔχει. ἐπὶ δὲ τῶν κλάδων πρόσκεινται οἱονεὶ ῥᾶγες μικραί. πυῤῥαί. κατὰ μέγεθος πυροῦ. ὀξεῖαι ἐπ᾽ ἄκρων.

πολλαί. λίαν γευομένῳ στυπτικαί. τούτου ὁ καρπὸς ὡς ῥᾶγες δέκα σὺν οἴνῳ ποθεῖσαι, κοιλιακοὺς καὶ ῥοϊκὰς γυναῖκας ὠφελοῦσιν. ἔνιοι δὲ καὶ κόπτοντες αὐτὸν, ἀναπλάττουσι τροχίσκους εἰς ἀπόθεσιν καὶ οὕτω χρῶνται.

Περὶ ὀξυσχοίνου. κεφ. ρκη.

Ὀξύσχοινος, οἱ δὲ σχοῖνος λεία. οἱ δὲ, ὀξύπτερνος. οἱ δὲ, ὀφρὺς ἡλίου. ῥωμαῖοι ἰούγκουμ μαρίνουμ. οἱ δὲ, ἰούγκουμ μαυσάλεμ. ἄφροι χούδδνα. τούτου δισσὸν εἶδος. τὸ μέντοι αὐτοῦ καλεῖται σχοῖνος λεία. τὸ δὲ, ὀξύσχοινος ἄποξυς ἐπ᾽ ἄκρου. δισσὸν δὲ καὶ ταύτης εἶδος. ἡ μὲν γὰρ ἄκαρπος. οἱ δὲ, καρπὸν μέλανα ἔχει περιφερῆ. παχύτεροι δὲ ταύτης οἱ κάλαμοι καὶ σαρκωδέστεροι. ἔστι δὲ καὶ τρίτη πολλῷ σαρκωδεστέρα καὶ τραχυτέρα τοῖν δυοῖν, ὁλόσχοινος λεγομένη. ἔχει δὲ καὶ αὕτη καρπὸν ἐπ᾽ ἄκρου ὅμοιον τῷ πρὸ αὐτῆς. ἀμφοτέρων δὲ ὁ καρπὸς φρυγεὶς καὶ πινόμενος μετὰ κράματος, κοιλίαν καὶ ῥοῦν ἐρυθρὸν ἵστησι. καὶ οὖρα κινεῖ. ἔστι δὲ καὶ κεφαλαλγής. τὰ δὲ πρὸς τὴν ῥίζαν ἁπαλὰ φύλλα καταπλαττόμενα, φαλαγγιοδήκτοις ἁρμόζει. ἡ δὲ αἰθιοπικὴ σχοῖνος, ὑπνωτικὸν ἔχει τὸν καρπόν. φυλάττεσθαι δὲ δεῖ αὐτοῦ ἐν ταῖς πόσεσι τὸ πλῆθος. καροῖ γάρ.

Περὶ λειχῆνος. κεφ. ρκθ.

Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν. οἱ δὲ, βρύον καλοῦσι. βρύον δέ ἐστι προσεχόμενον ταῖς ἐνδρόσοις πέτραις. τοῦτο καταπλασθὲν αἱμορραγίας ἵστησι καὶ φλεγμονὰς παραιτεῖται. καὶ λειχῆνας θεραπεύει. ὠφελεῖ δὲ καὶ ἰκτερικοὺς μετὰ μέλιτος διαχριόμενον. στόματος δὲ καὶ γλώττης ῥευματισμοὺς παραιτεῖται.

Περὶ παρωνυχίας. κεφ. ρλ.

Παρωνυχία. οἱ δὲ. ἀδόκητος. οἱ δὲ, νευράς. οἱ δὲ, φρύνιον. ῥωμαῖοι βουινάλις. φύεται ἐν πέτραις θαμνίσκιον ὅμοιον πέπλῳ. τῷ δὲ μήκει ἔλαττον. τοῖς δὲ φύλλοις μεῖζον. ὅπερ καταπλασθὲν λεῖον ὅλον παρωνυχίας καὶ κηρίας θεραπεύει.

Περὶ χρυσοκόμης. κεφ. ρλα.

Χρυσοκόμη. οἱ δὲ, χρυσῖτις. οἱ δὲ, χρυσάνθεμον. οἱ δὲ, ἀμάραντον. οἱ δὲ, διὸς πώγων. ῥωμαῖοι ἰόβις βάρβα. ἄφροι δουβάθ. οἱ δὲ, βουρχουμάθ. θαμνίον ἐστὶ σπιθαμιαῖον. ἔχον κόμην κορυμβοειδῆ. ὁμοίαν ὑσσώπῳ. ῥίζαν δασεῖαν. λεπτὴν, ὡς ἐλλεβόρου μέλανος. γευομένῳ οὐκ ἀηδῆ. κυπέρῳ ἴσην οὖσαν. ἐν τῷ γλυκεῖ ὑπαύστηρον. φύεται ἐν παλισκίοις καὶ πετρώδεσι. δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ στυπτικὴν ἡ ῥίζα, ἡπατικοῖς καὶ περιπνευμονικοῖς ἁρμόζουσαν. λαμβάνεται δὲ καὶ σὺν ὑδρομέλιτι ἑφθὴ πρὸς κάθαρσιν ὑστέρας.

Περὶ χρυσογόνου. κεφ. ρλβ.

Χρυσόγονον. οἱ δὲ, χρυσόσπερμον. οἱ δὲ, δίασπιν. οἱ δὲ, ἱέραγον. οἱ δὲ, ἀρκόφθαλμον. ῥωμαῖοι ἀργιλάρια. φύλλα ἔχει ὅμοια δρυΐ. ὁ δὲ, θάμνος ἐστὶ πυκνός. ἄνθος δὲ παραπλήσιον τοῦ στεφανωματικοῦ φλόμου. ῥίζαν ὁμοίαν γογγύλῃ. ἔνδοθεν ἰσχυρῶς ἐρυθράν. ἔξωθεν δὲ μέλαιναν. ἥτις βοηθεῖ σὺν ὄξει λεανθεῖσα καὶ ἐπιτεθεῖσα μυγαλῆς δήγμασιν.

Περὶ ἑλιχρύσου. κεφ. ρλγ.

Ἑλίχρυσον. οἱ δὲ, χρυσάνθεμον. οἱ δὲ, καὶ τοῦτο ἀμάραντον καλοῦσιν. ᾧ καὶ τὰ ὕδατα στεφανοῦσι. ῥαβδίον λευκὸν χλωρόν. ὀρθόν. στερεόν. φύλλα στενά. ἐκ διαστήματος ἔχον πρὸς τὰ τοῦ ἀβροτόνου. κόμην, κυκλοτερῆ. χρυσοφανῆ. σκιάδιον περιφερὲς ὥσπερ κορύμβους ξηρούς. ῥίζαν, λεπτήν. φύεται δὲ ἐν τραχέσι καὶ χαραδρώδεσι τόποις. βοη-

θεῖ

θεῖσα δὲ ἡ κόμη σὺν οἴνῳ ποθεῖσα, δυσουρίαις καὶ ἑρπετῶν δήγμασι, καὶ ἰσχιάσι καὶ ῥήγ-
μασι. καὶ ἔμμηνα ἄγει. καὶ θρόμβους αἵματος τοὺς ἐν κύστει ἢ κοιλίᾳ τήκει σὺν οἰνομέ-
λιτι πινομένη. ἴσχει δὲ καὶ κατάρρουν ὅσον τριώβολον νήστει δοθεῖσα ἐν κράματι οἴνου λευ-
κοῦ. συντίθεται δὲ καὶ μετὰ ἱματίων ἄβρωτα τηροῦσα αὐτά.

Περὶ χρυσανθέμου. κεφ. ρλγ.

Χρυσάνθεμον ἢ χαλκάς. οἱ δέ, χαλκῖτιν. οἱ δέ, χάλκανθον. οἱ δέ, χαλκάνθεμον. οἱ δέ, βούφθαλ-
μον. ῥωμαῖοι ἄκανθαν. θοῦσκοι γαρούλεουμ. ἄφροι χουρζῆτα. τρυφερά τις πόα. θα-
μνοειδὴς δέ. λείους ἀναφέρουσα καυλοὺς καὶ φύλλα πολυσχιδῆ. ἄνθη μήλινα. ἰσχυρῶς
στίλβοντα. καὶ ὀφθαλμὸν κυκλοτερῆ. διὸ καὶ οὕτως ὠνόμασται. φύεται περὶ τὰς πό-
λεις. οἱ καυλοὶ δὲ αὐτοῦ λαχανεύονται. τὰ δὲ ἄνθη λεῖα μετὰ κηρωτῆς, στεατώματα λέ-
γεται διαφορεῖν. ἰκτερικοὺς δὲ προσκαίρως εὐχροεῖν ποιεῖ. ποθεῖσα μετὰ τὴν ἐν τοῖς λου-
τροῖς ἀπὸ τῆς μακρᾶς διατριβῆς ἔξοδον.

Περὶ ἀγηράτου. κεφ. ρλδ.

Ἀγήρατον. θάμνος ἐστὶ φρυγανώδης. σπιθαμώδης. ταπεινός. ἁπλοῦς. ἐμφερὴς ὀριγάνῳ.
σκιάδιον ἔχων. ἐφ' οὗ ἄνθος πομφολυγῶδες. χρυσοειδὲς. ἔλαττον ἑλιχρύσου. ὠνόμα-
σται δὲ ἀγήρατον, διὰ τὸ ἐπὶ πολὺ τὸ ἄνθος ὁμοιοειδὲς φυλάττεσθαι. δύναμιν δὲ ἔχει τὸ
ἀφέψημα αὐτοῦ πυρωτικήν. καὶ αὐτὴ ἡ πόα ὑποθυμιωμένη οὖρα ἄγει. καὶ τὰ περὶ
ὑστέραν μαλάττει.

Περὶ περιστερεῶνος. κεφ. ρλε.

Περιστερεὼν ὀρθός. οἱ δέ, περιστέριον. οἱ δέ, τριγώνιον. οἱ δέ, βούνιον. οἱ δέ, ἱερὰ βοτάνη. οἱ δέ, φιλ-
προδότης. αἰγύπτιοι πεμψεμπτέ. προφῆται ἥρας δάκρυον. οἱ δέ, αἷμα γαλῆς. οἱ δὲ αἷ-
μα ἑρμοῦ. ῥωμαῖοι κρίστα γαλλινάκεα. οἱ δέ, φέρια. οἱ δέ, τριξαλίς. οἱ δέ, ὀζούπτρα. οἱ δέ, ἑρ-
βα σαγκυνάλις. φύεται ἐν ἐνύδροις τόποις. δοκεῖ δὲ ὠνομάσθαι ἐκ τοῦ τὰς περιστερὰς ἡ-
δέως διατρίβειν ἐν αὐτῇ. πόα δέ ἐστι σπιθαμιαίαν ἔχουσα τὸ ὕψος. ἢ καὶ μεῖζον. πέταλα ἐν-
τετμημένα. ὑπόλευκα. ἐκπεφυκότα ἐκ τοῦ καυλοῦ. μονόκλωνος ὡς τὸ πολὺ καὶ μο-
νόρριζος εὑρίσκεται. δοκεῖ δὲ τὰ φύλλα σὺν ῥοδίνῳ ἢ στέατι χοιρείῳ νεαρῷ προστιθέ-
μενα, ἀνωδυνίαν ὑστέρας ποιεῖν. στέλλει δὲ καὶ ἐρυσιπέλατα σὺν ὄξει καταπλασθεῖσα.
καὶ σηπεδόνας ἐπέχει. καὶ τραύματα κολλᾷ. καὶ ἀπουλοῖ τὰ παλαιὰ σὺν μέλιτι.

Περὶ περιστερεῶνος ὑπτίου. κεφ. ρλϛ.

Περιστερεὼν ὕπτιος. οἱ δέ, ἱερὰν βοτάνην. οἱ δὲ, κεληγόνιον. οἱ δέ, χαμαίλυκον. οἱ δέ, σιδηρῖτιν.
οἱ δέ, κουρῖτιν. οἱ δέ, φερσεφόνιον. οἱ δέ, Διὸς ἠλακάτην. οἱ δέ, δίχρωμον. οἱ δέ, κάλλησιν. οἱ δέ,
ἱππάριστον, οἱ δέ, δημητριάδα. αἰγύπτιοι πεμφθενφθάμ. Πυθαγόρας ἐρυσίσκηπτρον. ῥω-
μαῖοι κιγκινάλις. ῥάβδους ἀνίησι πηχυαίους ἢ καὶ μείζονας. γωνιοειδεῖς. περὶ ἃς τὰ
φύλλα ἐκ διαστημάτων ἐοικότα δρυΐ. πλὴν στενώτερα καὶ ἥττονα. ἐντετμημένα δέ.
τὰ κύκλῳ ὑπόγλαυκα. ῥίζαν δὲ ὑπομήκη. λεπτήν. ἄνθη πορφυρᾶ. λεπτά. ταύτης τὰ
φύλλα καὶ ἡ ῥίζα ποτιζόμενα μετ' οἴνου καὶ καταπλασσόμενα, ποιεῖ πρὸς ἑρπετά.
πρὸς δὲ ἴκτερον τὰ φύλλα ὅσον < ὁλκὴν μετὰ λιβανωτοῦ τριωβόλου, σὺν οἴνου πα-
λαιοῦ κοτύλῃ μιᾷ νήστει, ἐφ' ἡμέρας μ΄ πινόμενα. οἰδήματά τε χρόνια καὶ φλεγμονὰς κατα-
πλασθέντα πραΰνει. καὶ ῥυπαρὰ ἕλκη καθαίρει. ἑψηθεῖσα δὲ ὅλη σὺν οἴνῳ, ἐσχάρας τὰς ἐν παρισθμί

περιρήττει καὶ νομὰς τὰς ἐν στόματι ἀναγαργαριζομένη ἐφίστησι. ῥαινόμενόν τε ἐν συμποσίοις τὸ ἀπόβρεγμα, διαχυτικωτέρους ἱστορεῖται ποιεῖν. δίδοται δὲ τριταΐζουσι πίνειν τὸ τρίτον γόνυ ἀπὸ τῆς γῆς σὺν τοῖς περικειμένοις φύλλοις. τεταρταΐζουσι δὲ τὸ τέταρτον. καλοῦσι δὲ αὐτὴν ἱερὰν βοτάνην, διὰ τὸ εὔχρηστον ἐν τοῖς καθαρμοῖς εἶναι εἰς περιάμματα.

Περὶ ἀστραγάλου. κεφ. χλζ.

Ἀστράγαλος. οἱ δέ, χαμαισύκη. οἱ δὲ ὄνυξ. οἱ δέ, γατόλης. ῥωμαῖοι πίνουμ τρίβιουμ. ὁμοίως φίκουμ τέρραι. οἱ δέ, γλαύδουλαι. οἱ δέ, πούμ.. οἱ δέ, νωναρίαμ. ἀστράγαλος. θαμνίσκος ἐστὶ μικρὸς ἐπὶ γῆς. φύλλοις καὶ κλωνίοις ὅμοιος ἐρεβίνθῳ. ἄνθη πορφυρᾶ. μικρά. ῥίζα δὲ ὕπεστι στρογγύλη ὡς ῥάφανος τὸ μέγεθος. παραφυάδας ἔχουσα στερεὰς μελαίνας. σκληροτέρας ὡς κέρατα ἀντεμπεπλεγμένας ἀλλήλαις. γευομένῳ στυπτικάς. φύεται δὲ ἐν διανέμοις καὶ συσκίοις καὶ χιονιζομένοις τόποις. πολλὴ δὲ ἐν Μεμφίδι τῆς Ἀρκαδίας. ἵστησι δὲ κοιλίαν ῥυματιζομένην ἐν οἴνῳ ποθεῖσα ἡ ῥίζα. κινεῖ τε καὶ οὖρα ποιεῖ καὶ πρὸς παλαιὰ ἕλκη ξηρὰ ἐπιπασσομένη. καὶ αἷμα ἴσχει. κόπτεται δὲ δυσχερῶς διὰ τὸ στερεὸν αὐτῆς.

Περὶ ὑακίνθου. κεφ. χλη.

Ὑάκινθος. οἱ δέ, ἐλωνιάς. οἱ δέ, πορφυρανθές. ῥωμαῖοι βάκκουμ. οἱ δέ, οὐλκίνουμ. φύλλα ἔχει ὅμοια βολβῷ. καυλὸν σπιθαμιαῖον. λεῖον. λεπτότερον τοῦ μικροῦ δακτύλου. χλωρόν. κόμην ἐπικεκλιμένον κυρτὴν ἄνθους πλήρη πορφυροειδοῦς. ῥίζαν καὶ αὐτὴν ἐμφερῆ βολβῷ. ἥτις σὺν οἴνῳ καταπλασθεῖσα λευκῷ ἐπὶ παίδων, ἀνήβους τηρεῖν πεπίστευται. ἵστησι δὲ καὶ κοιλίαν. καὶ οὖρα ἄγει ποθεῖσα. καὶ φαλαγγιοδήκτοις ὠφελεῖ. ὁ καρπὸς δὲ στυπτικώτερος ὤν, καὶ αὐτὸς θηριακοῖς ἁρμόζει. ἴκτερόν τε ἀποκαθαίρει σὺν οἴνῳ πινόμενος.

Περὶ μήκωνος ῥοιάδος. κεφ. χλθ.

Μήκων ῥοιάς. οἱ δέ, ὀξύτονον. ῥωμαῖοι παπαβεράλις. αἰγύπτιοι ναντί. ὠνόμασται δὲ διὰ τὸ ταχέως τὸ ἄνθος ἀποβάλλειν. φύεται ἐν ἀρούραις. ἐν κριθαῖς, ἔαρος. ὅτε καὶ συλλέγεται. ἔοικε δὲ τὰ φύλλα ὀριγάνῳ. ἢ εὐζώμῳ ἢ κιχωρίῳ ἢ θύμῳ ἐσχισμένα. μακρότερα δὲ καὶ τραχέα. καυλὸν δὲ σχοινώδη. ὄρθιον τραχὺν ὡς πήχεος. ἄνθος φοινικοῦν ἐνίοτε δὲ καὶ λευκὸν ὅμοιον τῷ τῆς ἀγρίας ἀνεμώνης. κεφαλὴ δὲ προμήκης. ἧττον μέντοι ἢ τῆς ἀνεμώνης. καρπὸς πυρρός. ῥίζα ἐπιμήκης. ὑπόλευκος δακτύλου ἔχουσα μικροῦ πάχος. πικρά. ταύτης τὰ κεφάλια πέντε ἢ ϛ' μετ' οἴνου κυάθων τριῶν ἑψήσας ὡς εἰς β' ἀγαγεῖν ἢ ἕνα, πότιζε οὓς ἂν βούλει ὑπνῶσαι. τοῦ δὲ σπέρματος ποθὲν ὅσον ὀξύβαφον σὺν μελικράτῳ, κοιλίαν ἠπίως μαλάσσει. μίσγεται δὲ καὶ μελιτώμασι καὶ ἰτρίοις πρὸς τὸ αὐτό. τὰ δὲ φύλλα σὺν ταῖς κωδίαις καταπλασθέντα φλεγμονὰς ἰᾶται. καὶ τὸ ἄντλημα δὲ αὐτῶν προσκλυσθέν, ὑπνοποιόν ἐστι.

Περὶ μήκωνος ἡμέρου. κεφ. χμ.

Μήκων ἥμερος. οἱ δέ, χαμαισύκην. οἱ δέ, μήκων ῥοιάς. οἱ δέ, ὀξύτονον. ῥωμαῖοι παπάβερ. αἰγύπτιοι ναντί. ἡ μέντοι ἐστὶν ἥμερος κηπευτή. ἧς τὸ σπέρμα ἀρτοποιεῖται εἰς τὴν ἐν ὑγείᾳ χρῆσιν. καὶ σὺν μέλιτι δὲ ἀντὶ σησάμης αὐτῇ χρῶνται. καλεῖται δὲ θυλακῖτις ἐπιμήκης ἔχουσα τὸ κεφάλιον. καὶ τὸ σπέρμα λευκόν. ἡ δέ τις ἀγρία. ἐγκαθημένην ἔχουσα τὴν κωδίαν. μέλαν σπέρμα. ὃ καὶ πιθῖτις ὀνομάζεται. ὑπὸ ἐνίων δὲ ῥοιὰς καὶ αὐτή. διὰ τὸ ῥεῖν ἐξ αὐτῆς τὸν ὀπόν. τρίτη δὲ ἀγριωτέρα καὶ φαρμακωδεστέρα καὶ μακροτέρα τούτων. ἔχουσα τὴν κωδίαν ἐπιμήκη. κοινὴ δὲ αὐτῶν δύναμις ψυκτική. ὅθεν τὰ φύλλα καὶ αἱ κω-

δίαι

διακαθεψηθεῖσαι ἐν ὕδατι καὶ προσαντλούμεναι, ὑπνοποιοῦσι. πίνεται δὲ πρὸς ἀγρυπνίαν τὸ ἀφέψημα. καὶ εἰς τὰ καταπλάσματα δὲ λεῖαι αἱ κωδίαι μετὰ ἀλφίτων μιγνύμεναι, πρὸς φλεγμονὰς καὶ ἐρυσιπέλατα ἁρμόζουσι. δεῖ δὲ κόπτοντας αὐτὰς χλωρὰς ἀναπλάττειν εἰς τροχίσκους. καὶ ξηραίνοντας ἀποτίθεσθαι. καὶ οὕτω χρῆσθαι. καθ' ἑαυτὰς δὲ ἑψηθεῖσαι αἱ κωδίαι ἐν ὕδατι μέχρις ἡμίσεως, εἶτα σὺν μέλιτι πάλιν ἑψηθεῖσαι, ἄχρις ἂν συστραφῇ τὸ ὑγρόν, ποιοῦσι φάρμακον ἐκλεικτόν. ἀνώδυνον πρὸς βῆχας καὶ ῥευματισμοὺς ἀρτηρίας καὶ κοιλιακὰς διαθέσεις. ἐνεργέστερον δὲ γίνεται μιγνύντων αὐτῷ ὑποκυστίδος χυλοῦ καὶ ἀκακίας. τὸ δὲ σπέρμα τῆς μελαίνης μήκωνος λεῖον σὺν οἴνῳ ποτίζεται πρὸς ῥεῦμα κοιλίας καὶ γυναικεῖον ῥοῦν. καταπλάττεται δὲ ἐπὶ τῶν ἀγρυπνούντων μεθ' ὕδατος κατὰ τοῦ μετώπου καὶ τῶν κροτάφων. ὁ δὲ ὀπὸς καὶ αὐτὸς ψύχων ἐπὶ πλέον καὶ παχύνων καὶ ξηραίνων. ληφθεὶς βραχὺς ὅσον ὄροβος, ἀνώδυνός ἐστι καὶ ὑπνοποιὸς καὶ πεπτικός. βοηθῶν βηξὶ καὶ κοιλιακαῖς διαθέσεσι. πλείων δὲ ποθεὶς βλάπτει. ποιῶν ληθαργικοὺς καὶ ἀναιρεῖ. ποιεῖ δὲ καὶ κεφαλαλγοῦσι σὺν ῥοδίνῳ ἐμβρεχόμενος. ὠταλγοῦσι δὲ σὺν ἀμυγδαλίνῳ καὶ κρόκῳ καὶ σμύρνῃ ἐγχεόμενος. ἐπὶ δὲ φλεγμοναῖς ὀφθαλμοῦ σὺν λεκύθῳ ὠοῦ ὀπτῇ καὶ κρόκῳ. καὶ πρὸς ἐρυσιπέλατα δὲ καὶ τραύματα σὺν ὄξει. πρὸς δὲ ποδάγρας σὺν γάλακτι γυναικείῳ καὶ κρόκῳ. προστεθεὶς δὲ δακτύλῳ ἀντὶ βαλάνου ὕπνον ποιεῖ. κράτιστος δέ ἐστιν ὀπὸς ὁ πυκνὸς καὶ βαρύς. ἐν δὲ τῇ ὀσμῇ καρωτικός. πικρὸς ἐν τῇ γεύσει. εὐχερῶς διϊέμενος ὕδατι. λεῖος. λευκὸς οὐ τραχύς. οὔτε θρυμβοειδής. οὔτε συστρεφόμενος ἐν τῷ διηθεῖσθαι ὡς κηρός. ἔν τε ἡλίῳ τεθεὶς, διαχεόμενος καὶ πρὸς λύχνον ἐξαπτόμενος οὐ ζοφώδει φλογί. φυλάττων τε μετὰ τὸ σβεσθῆναι τὴν ἐν τῇ ὀσμῇ δύναμιν. δολοῦσι δὲ αὐτὸν γλαύκιον μιγνύντες ἢ κόμμι. ἢ χυλὸν ἀγρίας θρίδακος. ἔστι δὲ ὁ μὲν ἐκ τοῦ γλαυκίου κροκίζων ἐν τῇ ἀνέσει. ὁ δὲ ἐκ τῆς θρίδακος ἐξίτηλος τὴν ὀσμὴν καὶ τραχύτερος. ὁ δὲ ἐκ τοῦ κόμμεως ἄτονος καὶ διαυγής. ἔνιοι δὲ εἰς τοσοῦτον ἀνοίας παραγίνονται, ὡς καὶ στέαρ παραμιγνύναι αὐτῷ. φώγνυνται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐπ' ὀστράκου καινοῦ ἕως ἂν μαλακώτερος καὶ πυρρότερος φανῇ. Ἐρασίστρατος μέντοι Διαγόρας φησὶν ἀποδοκιμάζειν αὐτοῦ τὴν χρῆσιν ἐπὶ τῶν ὠταλγικῶν. καὶ ὀφθαλμιώντων. διὰ τὸ ἀμβλυωπῆ εἶναι καὶ καρωτικήν. Ἀνδρέας δὲ φησιν, ὅτι εἰ μὴ ἐδολοῦτο, ἐτυφλοῦντο ἂν οἱ ἐγχριόμενοι ὑπ' αὐτοῦ. Μνησίδημος δὲ φησὶ μόνην αὐτοῦ χρῆσιν εἶναι τὴν κατὰ τὴν ὄσφρησιν εἰς ὕπνον ἁρμόζουσαν. ἄλλως δὲ ἐπιβλαβῆ τυγχάνειν. ἅπερ ἐστὶ ψευδῆ, ὑπὸ τῆς πείρας ἐλεγχόμενα. διὰ τὸ ἐπιμαρτυρεῖσθαι τοῖς ἔργοις τὴν ἐνέργειαν τοῦ φαρμάκου. οὐκ ἄτοπον δὲ ὑπογράψαι καὶ τὸν τρόπον ᾧ συλλέγουσι τὸν ὀπόν. ἔνιοι μὲν οὖν τὰς κωδίας μετὰ τῶν φύλλων κόπτοντες ἐκτρίβουσι διὰ πριστῆρος. καὶ τρίβοντες ἐν θυίᾳ, ἀναπλάττουσι τροχίσκους. καλεῖται δὲ τὸ τοιοῦτον μηκώνειον ἀδρανέστερον τοῦ ὀποῦ. ὀπίζοντας δὲ δεῖ μετὰ τὸ τὰς δρόσους ἀνικμασθῆναι, περιγράφειν μαχαιρίῳ τὸν ἀστερίσκον. ὡς μὴ εἰς τὰ ἐντὸς διαδῦσαι. καὶ ἐκ πλαγίων δὲ τῆς κωδίας ἐπ' εὐθείας ἐκτέμνειν ἐξ ἐπιπολῆς. καὶ ἀποψᾶν τὸ δάκρυον ἐπερχόμενον δακτύλῳ εἰς μύακα. καὶ πάλιν ἐπιπορεύεσθαι μετ' οὐ πολύ. εὑρίσκεται γὰρ ἐπισυνεστώς. καὶ τῇ ἐπιούσῃ δὲ οὕτως εὑρίσκεται. δεῖ δὲ ἐν θυίᾳ παλαιᾷ τρίβειν καὶ ἀποτίθεσθαι ἀναπλάσσοντας. ἐν μέντοι (τῷ τέμνειν ὀπίσω ἀναχωρεῖν δεῖ.

πρὸς τὸ μὴ ἀποψᾶσθαι τῶν ἱματίων τὸν ὀπόν.

Περὶ μήκωνος κερατίτιδος. κεφ. χμα.

Μήκων κερατῖτις· οἱ δὲ, παράλιον· οἱ δὲ, ἀγρίαν μήκωνα· οἱ δὲ, θαλάσσιον· ῥωμαῖοι φάβουλουμ μαρίνουμ· ἀφροισισμάλια. φύλλα ἔχει λευκά, δασέα, ὅμοια φλόμῳ, περιεσχισμένα τὴν περιφέρειαν, ὥσπερ τὰ τῆς ἀγρίας μήκωνος· καὶ τὸν καυλὸν ὅμοιον· ἄνθος ὠχρόν· καρπὸν δὲ μικρόν, καμπύλον ὥσπερ κέρας, ὅμοιον τῷ τῆς τήλιδος· ὅθεν καὶ ἐπωνόμασται. σπέρμα δὲ μικρόν, μέλαν, ὅμοιον τῷ τῆς μήκωνος. ῥίζαν δὲ ἐπιπολῆς φυομένην, μέλαιναν, παχεῖαν. φύεται ἐν παραθαλασσίοις τόποις καὶ τραχέσι. δύναμιν δὲ ἔχει ἡ μὲν ῥίζα ἑψηθεῖσα ἄχρις ἡμίσους ἐν ὕδατι καὶ ποθεῖσα, ἰσχιάδας καὶ ἡπατικὰς διαθέσεις θεραπεύει. καὶ τοὺς παχέα ἢ ἀραχνώδη ἢ τραχέα οὐροῦντας ὠφελεῖ. τὸ δὲ σπέρμα ὀξυβάφου πλῆθος ποθὲν σὺν μελικράτῳ, κοιλίαν ἐπιεικῶς καθαίρει. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη ἐσχάρας περιρρήττει καταπλασθέντα σὺν ἐλαίῳ. ἐγχρισθέντα δὲ τὰ τῶν κτηνῶν ἄργεμα καὶ νεφέλια ἀποκαθαίρει. ἔνιοι δὲ ἐπλανήθησαν νομίσαντες ἐκ ταύτης τὸ γλαύκιον γίνεσθαι διὰ τὴν τῶν φύλλων ἐμφέρειαν. Ἐν ἄλλῳ. ἐν δὲ τῷ βρωθῆναι ἢ ποθῆναι ταύτην τὴν κερατῖτιν μήκωνα, ἐπιφέρονται ὅσα καὶ τῷ ὀπῷ τῆς μήκωνος συμπτώματα. καὶ τοῖς αὐτοῖς ὑποπίπτει βοηθήμασι. συνάγεται δὲ ὁ καρπὸς ἐν θέρει ξηρός. τὸ δὲ ἀφέψημα τῆς ῥίζης πίνεται μετὰ οἴνου. καὶ θεραπεύει δυσεντερίας.

Περὶ μήκωνος ἀφρώδους. κεφ. χμβ.

Μήκων ἀφρώδης· ὑπὸ δέ τινων ἡράκλεια κληθεῖσα, καυλὸν ἔχει σπιθαμιαῖον. καὶ τὰ φύλλα σφόδρα μικρά, στρουθίῳ ἐοικότα. καὶ καρπὸν παρ' αὐτοῖς λευκόν. καὶ τὸ ὅλον δὲ βοτάνιον λευκόν ἐστι καὶ ἀφρῶδες. ῥίζαν δὲ λεπτὴν ἐπὶ πλέον. ταύτης ὁ καρπὸς συλλέγεται ὅταν τελείως ἁδρυνθῇ θέρους, πρὶν ξηρανθεὶς ἀποπέσῃ. καθαίρει δὲ δι' ἐμέτων ὀξυβάφου πλῆθος σὺν μελικράτῳ λαμβανόμενος. ἰδίως δὲ ἡ τοιαύτη κάθαρσις τοῖς ἐπιληπτικοῖς ἁρμόζει.

Περὶ ὑπηκόου. κεφ. χμγ.

Ὑπήκοον· οἱ δὲ, ὑπόφεων καλοῦσι. φύεται δὲ ἐν τῷ σίτῳ καὶ ταῖς ἀρούραις. φύλλον δὲ ἔχει πηγάνῳ ὅμοιον. κλῶνας μικρούς. δύναμιν δὲ ἔχει ἀναλογοῦσαν τῷ τῆς μήκωνος ὀπῷ.

Περὶ ὑοσκυάμου. κεφ. χμδ.

Ὑοσκύαμος· οἱ δὲ, διοσκύαμος· οἱ δὲ, πυθώνιον· οἱ δὲ, ἀδάμαντα· οἱ δὲ, ἀδάμενον· οἱ δὲ, ὑπνωτικόν· οἱ δὲ, ἐμμανές· οἱ δὲ, ἄτομον· οἱ δὲ, διθυάμβριον. Πυθαγόρας· προφῆται, ὀσθάνης· ξελέων. ζωροάστρης τυφώνιον· ῥωμαῖοι ἰναναοσεντάρια. οἱ δὲ, ἀπολιναρίς. προφῆται ῥάποιτινή. αἰγύπτιοι σαφθώ. θοῦσκοι φαβουλώνιαν. γάλλοι βιλινουντίαν. δάκοι διέλλαν. θάμνος ἐστὶ καυλοὺς ἀνιεὶς παχεῖς. φύλλα πλατέα ὑπομήκη, ἐσχισμένα, μέλανα, δασέα. παρὰ δὲ τὸν καυλὸν ἐφεξῆς πεφύκασιν ἄνθη ὥσπερ ῥοιᾶς κύτινοι, πεφραγμένοι ἀσπιδίσκοις· σπέρματος μεστοὶ ὥσπερ μήκωνος. ἔστι δὲ αὐτοῦ διαφορὰ τρισσή· ὁ μὲν γὰρ ἄνθη ὑποπόρφυρα φέρει. φύλλα σμίλακι ὅμοια. σπέρμα μέλαν. καὶ τοὺς κυτίνους σκληροὺς καὶ ἀκανθώδεις. ὁ δέ τις ἄνθη μηλοειδῆ. φύλλα καὶ λοβοὺς ἁπαλώτερα. σπέρμα ὑπόξανθον ὥσπερ ἐρύσιμον. ἀμφότεροι δὲ οὗτοι μανιώδεις ὑπάρχουσι καὶ καρωτικοί. δύσχρηστοι. εὔχρηστος δὲ εἰς θεραπείαν ἠπιώτατος ὢν ὁ τρίτος. λιπαρὸς καὶ ἁπαλὸς καὶ χνοώδης. ἄνθη λευκὰ ἔχων. καὶ τὸ σπέρμα λευκόν.

κόν. φύεται περὶ θάλατταν καὶ ἐρείπια. εἰ δὲ μὴ παρείη οὗτος, χρῆσθαι δεῖ τῷ ξανθῷ· τὸν
δὲ μέλανα ἀποδοκιμάζειν ὡς χείριστον. χυλίζεται δὲ ὁ καρπὸς ἁπαλὸς καὶ τὰ φύλ-
λα καὶ οἱ καυλοὶ κοπτόμενοι καὶ ἐκθλιβόμενοι ἐν ἡλίῳ. ξηραινομένου τοῦ ὑγροῦ. χρῆσις
δὲ αὐτοῦ πρὸς ἐνιαυτὸν διὰ τὸ ἄσηπτον. χυλίζεται δὲ καὶ τὸ σπέρμα αὐτοῦ κατ' ἰδίαν κο-
πτόμενον ξηρὸν, ὑφ' ὕδατος θερμοῦ περιθλιβόμενον καὶ ἐκθλιβόμενον. ἔστι δὲ βέλτιον τοῦ
ὀποῦ τὸ χύλισμα. καὶ ἀνωδυνώτερον. ἡ δὲ χλωρὰ κοπεῖσα καὶ μιγεῖσα σιτανίῳ ἀλεύρῳ,
ἀναπλάσσεται εἰς ἀρτίσκους καὶ ἀποτίθεται. ἁρμόζει δὲ τὸ πρῶτον χύλισμα καὶ τὸ ἀ-
πὸ ξηροῦ τοῦ σπέρματος εἰς κολλύρια ἀνώδυνα. καὶ πρὸς ῥεῦμα δριμὺ καὶ θερμόν. ὠ-
ταλγίας τε καὶ τὰ περὶ ὑστέραν. σὺν ἀλεύροις δὲ ἢ ἀλφίτοις, πρός τε ὀφθαλμῶν φλεγ-
μονὰς καὶ ποδῶν καὶ τὰς ἄλλας. τὸ δὲ σπέρμα τὰ αὐτὰ παρέχει. ποιεῖ δὲ καὶ πρὸς βῆχας καὶ κα-
τάρρουν καὶ ῥεῦμα ὀφθαλμῶν καὶ περιωδυνίας. πρός τε ῥοῦν γυναικεῖον καὶ τὰς ἀλ-
λας αἱμορραγίας· ὅσον ὀβολὸς σὺν μήκωνος σπέρματι καὶ μελικράτῳ ποθέν. ἁρμό-
ζει καὶ πρὸς ποδάγρας· ὄρχεις πεφυσωμένους. μαστοὺς ἐν τοκετῷ ἐμπυρουμένους. λεῖον
μετ' οἴνου καταπλασσόμενον. καὶ εἰς τὰ ἄλλα ἀνώδυνα καταπλάσματα μίσγνυται.
ὠφελίμως. καὶ τὰ ἀναπεπλασμένα φύλλα, εἰς πάντα τὰ ἀνώδυνα εὔχρηστα μισγνύμενα
ἀλφίτοις. καὶ καθ' ἑαυτὰ καταπλασσόμενα. τὰ δὲ πρόσφατα φύλλα καταπλασθέν-
τα, ἀνωδυνώτατα πρὸς πάντα πόνον. τρὶς δὲ ἢ τετράκις ποθέντα σὺν οἴνῳ, ἠπιά-
λους πυρετοὺς θεραπεύει. ἑψηθέντα δὲ ὡς λάχανα καὶ βρωθέντα τρυβλίου πλῆθος,
μετρίαν παρακοπὴν ἐργάζεται. φασὶ δὲ ὅτι ἐάν τις ἕλκος ἔχοντα ἐν κώλῳ ἐγκυλίσῃ, τὸ
αὐτὸ ἀπεργάζεται. ἡ δὲ ῥίζα μετ' ὄξους ἑψηθεῖσα, ὀδονταλγίας ἐστὶ διάκλυσμα.

Περὶ ψυλλίου. κεφ. χμέ.

Ψύλλιον. οἱ δὲ, κατάφυσις. οἱ δὲ, κυνοκεφάλιον. οἱ δὲ, κρυστάλλιον. οἱ δὲ, κυνόμυια, οἱ δὲ, ψύλ-
λωρις. οἱ δὲ, σικελιωτικόν. οἱ δὲ σικελοὶ κονιδίς. ῥωμαῖοι σιλβάκισμ. οἱ δὲ, ἕρβα πουλί-
καρις. ἄφροι οὐρουγούμ. φύλλον ἔχει κορωνόποδι ὅμοιον. δασὺ καὶ μακρότερον. κλῶ-
νας δὲ σπιθαμιαίους. καὶ τὸ ὅλον βοτάνιον χορτῶδες. ἄρχεται δὲ αὐτοῦ ἡ κόμη ἀπὸ μέ-
σου τοῦ καυλοῦ. κεφάλια δὲ δύο ἢ τρία ἐπάκρου συνεστραμμένα. τὸ δὲ σπέρμα ψύλ-
λοις ὅμοιον. μέλαν. σκληρόν. φύεται ἐν ἀρούραις καὶ χέρσοις. δύναμιν δὲ ἔχει μαλακτι-
κήν. στυπτικήν. ψυκτικήν. ὠφελεῖ δὲ καταπλαττόμενον. ἀρθρίτιδας. παρωτίδας. φύ-
ματα. οἰδήματα. σπάσματα. κεφαλαλγίαν. μετὰ ῥοδίνου ἢ ὄξους ἢ ὕδατος. ἐντεροκή-
λας τε τὰς τῶν παίδων καὶ ἐξομφάλους ὑπάγει καταπλασσόμενον σὺν ὄξει. δεῖ δὲ ὀξυ-
βάφου πλῆθος λεαίνοντας βρέχειν ἐν δυσὶν ὕδατος δακτύλοις. καὶ ὅταν παχῇ τὸ ὕ-
δωρ, τῷ ἐπιπλάττειν. ψύχει ἱκανῶς. καὶ εἰς ὕδωρ δὲ ζέον ἐπιτιθέμενον καταστέλλει τὴν
θέρμην. ποιεῖ δὲ καὶ πρὸς ἐρυσιπέλατα. φασὶ δὲ ὅτι κομισθεῖσα ἐν οἴκῳ χλωρὰ, οὐκ ἐᾷ ψύ-
λλας γενέσθαι. κοπεῖσα δὲ μετὰ στέατος, τὰ ῥυπαρὰ καὶ κακοήθη τῶν ἑλκῶν ἀνακαθαίρει.
ὁ δὲ χυλὸς μετὰ μέλιτος πρὸς ὦτα ῥευματιζόμενα ποιεῖ καὶ σκώληκας ἔχοντα.

Περὶ στρύχνου. κεφ. χμς'.

Στρύχνος κηπαῖος. οἱ δὲ, ἥμερον. ῥωμαῖοι στρούμουμ. οἱ δὲ κακουβαλούμ. αἰγύπτιοι
ἀλλελώ. γάλλοι σκουβέλουμ. ἄφροι ἀστρισμουνίμ. στρύχνος ἐδώδιμός ἐστι θαμνίσκος.

οὐ μέγας· μασχάλας ἔχων πολλάς· φύλλα μέλανα, ὠκίμου μείζονα καὶ πλατύτερα· καρπὸν περιφερῆ· χλωρόν· μέλας δὲ ὁ κιρρὸς γίνεται μετὰ τὸ περιανθῆναι· ἀβλαβὴς δὲ ἡ βοτάνη πρὸς γεῦσιν· δύναμιν δὲ ἔχει ψυκτικήν· ὅθεν τὰ φύλλα καταπλασσόμενα, ἁρμόζει πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας μετὰ παιπάλης ἀλφίτου. καθ᾽ ἑαυτὰ δὲ ἐπιτιθέμενα λεῖα, αἰγίλωπα θεραπεύει καὶ κεφαλαλγίαν. ἐν στομάχῳ καυσουμένῳ βοηθεῖ. περιωτίδας δὲ διαφορεῖ σὺν ἁλσὶ λεῖα καταπλασσόμενα. καὶ ὁ χυλὸς δὲ αὐτοῦ ποιεῖ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας, σὺν ψιμμυθίῳ καὶ ῥοδίνῳ καὶ λιθαργύρῳ· πρὸς αἰγίλωπας δὲ σὺν ἄρτῳ ἁρμόζει· καὶ σειριῶσι παιδίοις σὺν ῥοδίνῳ ἐμβρεχόμενος· μίσγεται δὲ καὶ κολλυρίοις ἀντὶ ὕδατος ἢ ᾠοῦ τοῖς πρὸς ῥεύματα δριμέα εἰς τὰς ἐγχρίσεις· ὠφελεῖ καὶ ὠταλγίαν ἐνσταγείς. ἴσχει δὲ καὶ ῥοῦν γυναικεῖον ἐν ἐρίῳ προστιθείς· ὁ δὲ χυλὸς ἀναγκαῖος ἐστὶ πρὸς αἰγίλωπας. συμμαλασσόμενος ἀφόδῳ πυρᾶ ὀρνίθων κατοικιδίων ἐν ῥάκει ἐπιτιθέμενος·

Περὶ στρύχνου ἁλικακάβου. κεφ. ρμζ.

Ἔστι καὶ ἕτερον στρύχνον· ὃ ἰδίως ἁλικάκαβον καλοῦσιν. οἱ δὲ φυσαλίδα· φύλλοις ὅμοιον τοῖς προειρημένοις, πλατυτέροις μέντοι. οἱ καυλοὶ δὲ αὐτοῦ μετὰ τὸ αὐξηθῆναι χαμαικλινεῖς γίνονται. καρπὸν δὲ ἔχει ἐν θυλακίοις περιφερέσιν ὅμοιον φύσαις. πυρρόν. περιφερῆ. λεῖον. ὡς ῥᾶγα σταφυλῆς. ᾧ καὶ οἱ στεφανοπλόκοι χρῶνται καταπλέκοντες τοὺς στεφάνους. δύναμιν δὲ ἔχει καὶ χρῆσιν, τὴν αὐτὴν τῷ κηπαίῳ στρύχνῳ. χωρὶς εἰς τὸ βιβρώσκεσθαι. δύναται δὲ ὁ καρπὸς αὐτοῦ πινόμενος, ἴκτερον ἀποκαθαίρειν οὐρητικὸς ὤν. χυλίζεται δὲ ἀμφοτέρων ἡ πόα. καὶ ξηραίνεται ἐν σκιᾷ πρὸς ἀπόθεσιν. ποιεῖ δὲ πρὸς τὰ αὐτά.

Περὶ στρύχνου ὑπνωτικοῦ. κεφ. ρμη.

Στρύχνον ὑπνωτικόν. οἱ δὲ, ἁλικάκαβον· οἱ δὲ, δόρκιον· οἱ δὲ, στρύχνον μανικόν. οἱ δὲ, δορύκνιον· οἱ δὲ, καλλιάδα. ῥωμαῖοι ἀπολινάρις μίνορ· οἱ δὲ, ἔρβα ἀλτικαύα. οἱ δὲ, ὀψάγινεμ. δακοὶ κυκωλίδα. ἀφροὶ κακαβέμ. θάμνος ἐστὶ κλάδους ἔχων πολλούς· πυκνούς τε ξυλώδεις· δυσθραύστους. φύλλων πλήρεις λιπαρῶν. ἐμφερῶν μηλοκυδωνίῳ. ἄνθος ἐρυθρόν. εὐμέγεθες. καρπὸν ἐν λοβοῖς κροκίζοντα. ῥίζαν φλοιὸν ἔχουσαν ὑπέρυθρον. εὐμεγέθη. φύεται ἐν πέτραις οὐ πόρρω θαλάσσης. ταύτης ὁ φλοιὸς τῆς ῥίζης ἐν οἴνῳ ποθείς· < ὁλκῆ ὑπνωτικὴν ἔχει δύναμιν τοῦ ὀποῦ τῆς μήκωνος ἐπιεικεστέραν. ὁ δὲ καρπὸς οὐρητικὸς ἐστὶν ἄγαν. δίδονται δὲ ὑδρωπικοῖς κόρυμβοι ὡς ιβ΄. πλείονες δὲ ποθέντες ἔκστασιν ἐργάζονται. βοηθοῦνται δὲ μελικράτῳ πολλῷ πινομένῳ. μίσγεται τε ἀνωδύνοις ὁ χυλὸς αὐτῆς καὶ τροχίσκοις. ἐναφεψηθεὶς δὲ οἴνῳ καὶ διακρατούμενος ὀδονταλγίας ἀρκεῖ. ὁ δὲ χυλὸς τῆς ῥίζης ἀμβλυωπίας μετὰ μέλιτος ἐγχρισθεὶς περιαιρεῖται.

Περὶ στρύχνου μανικοῦ. κεφ. ρμθ.

Στρύχνον μανικόν. ὃ ἔνιοι πέρσιον· οἱ δὲ, θρύον ἐκάλεσαν· οἱ δὲ, ἄνυδρον· οἱ δὲ, πεντάδρυον· οἱ δὲ ἔνορον· οἱ δὲ, ὀρθόγυιον. τούτου τὸ μὲν φύλλον παραπλήσιον ἐστὶν εὐζώμῳ. μεῖζον δὲ πρὸς τὸ τῆς ἀκάνθης ἥτις καὶ παιδέρως καλεῖται. καυλοὺς δὲ ἀνίησιν ἀπὸ τῆς ῥίζης ὑπερφυεῖς δέκα ἢ ιβ΄ ὀργυιὰς ἔχοντας ὕψος. τὴν κεφαλὴν ἐπικειμένην ὥσπερ ἐλαίαν. δασυτέραν δὲ ὡς πλατάνου σφαῖραν. μείζονα δὲ καὶ πλατυτέραν. ἄνθος μέλαν. μετὰ δὲ τοῦτο καρπὸν ἴσχει βότρυος δίκην. στρογγύλον. μέλανα. ῥαγάδας ι ἢ ιβ΄ ὁμοίας κισσοῦ κορύμβοις. μαλακὰς ὥσπερ σταφυλή. ῥίζα δὲ ὕπεστι λευκή· παχεῖα. κοίλη ὡς πήχεως.

Φύεται

φύεται ἐν ὀρεινοῖς χωρίοις καὶ προσηνέμοις καὶ πλαταμῶσι καὶ πλανώδεσι. δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη μετ' οἴνου < α' πλῆθος, φαντασίας ἀποτελεῖν οὐκ ἀηδεῖς· δύο δὲ < ποθεῖσαι, ἐξιστάνουσιν ἄχρι τριῶν ἡμερῶν. Δ' δὲ ποθεῖσαι, καὶ ἀναιροῦσιν. ἀντιφάρμακον δὲ ἐστὶν αὐτῷ μελίκρατον πολὺ πινόμενον καὶ ἐξεμούμενον.

Περὶ δορυκνίου. κε̑ν χν

Δορύκνιον. κρατεύας ἁλικάκαβον ἢ καλέαν καλεῖ. θάμνος ὅμοιος ἐλαίᾳ ἀρτιφυεῖ. κλῶνας ἔχων ἐλάσσονας πήχεως. φύεται ἐν πέτραις οὐ πόρρω θαλάσσης. φύλλα δὲ τῷ χρώματι ἐλαίᾳ παραπλήσια. μικρότερα δὲ καὶ στερρότερα, καὶ τραχέα ἰσχυρῶς. ἄνθος λευκόν. ἐπ' ἄκρῳ ἔχει λευκὰ καὶ πυκνὰ θυλάκια ὡς τοῦ ἐρεβίνθου, ἐν οἷς σπερμάτια στρογγύλα ε' ἢ ς', ὅσον ὄροβοι μικροί, λεῖα, ἰσχυρὰ καὶ ποικίλα. ῥίζαν πάχος δακτύλου. μῆκος δὲ πήχεως. δοκεῖ δὲ καὶ τοῦτο ὑπνωτικὸν εἶναι. πλεονασθὲν δὲ ἀναιρεῖν. φασὶ δέ τινες καὶ τὸ σπέρμα αὐτοῦ εἰς τὰ φίλτρα παραλαμβάνεσθαι.

Περὶ μανδραγόρου. κε̑ν χνα.

Μανδραγόρας. οἱ δέ, κιρκαῖον. οἱ δέ, ξηράνθη. οἱ δέ, ἀντίμνιον. οἱ δέ, ἀντίμιον. οἱ δέ, βομβόχυλον. οἱ δέ, μῖνον. αἰγύπτιοι ἀπεμούμ. πυθαγόρας ἀνθρωπόμορφον. οἱ δέ, ἀλοΐτην. οἱ δέ, θριδακίαν. οἱ δέ, καμμάρον. ζωροάστρις διάμονον ἢ ἀρχίνην. προφῆται ἡμιόνους. οἱ δέ, γονογεῶνας. ῥωμαῖοι μάλα κανίνα. οἱ δέ, μάλα τερρέστρις. οἱ δέ, ἀντίμηλον. οἱ δέ, δίρκαιαν. οἱ δέ, κιρκαίαν καλοῦσιν. ἐπειδὴ δοκεῖ ἡ ῥίζα φίλτρων εἶναι ποιητική. ἔστι δὲ αὐτοῦ ὁ μέν τις θῆλυς ὁ μέλας θριδακίας καλούμενος. φύλλα ἔχων στενότερα καὶ μικρότερα θρίδακος. βρομώδη καὶ βαρέα κατὰ τὴν ὀσμήν. κεχυμένα δὲ ἐπὶ γῆς. καὶ παρ' αὐτὰ μῆλα λεκύθοις ὅμοια, ὠχρά, εὐώδη. ἐν οἷς καὶ καρπὸς ὥσπερ ἀπίου. ῥίζαι εὐμεγέθεις δύο ἢ τρεῖς. ἀντεμπεπλεγμέναι ἀλλήλαις. μέλαιναι κατὰ τὴν ἐπιφάνειαν. ἔνδοθεν λευκαὶ καὶ παχύφλοιοι. καυλὸν δὲ οὐ φέρει. τοῦ δὲ ἄρρενος καὶ λευκοῦ ὃν ἔνιοι νώριον ἐκάλεσαν, φύλλα ἐστὶ μεγάλα. λευκά. πλατέα. λεῖα καθάπερ τεύτλου. τὰ δὲ μῆλα διπλάσια. κροκίζοντα τῇ χροιᾷ. εὐώδη μετὰ βάρους τινός. ἃ καὶ ἐσθίοντες οἱ ποιμένες ποσῶς ὑποκαροῦνται. ῥίζα δὲ ὁμοία τῇ πρὸ αὐτοῦ. μείζων δὲ καὶ λευκοτέρα. ἄκαυλος δὲ καὶ αὐτή. χυλίζεται δὲ ὁ φλοιὸς τῆς ῥίζης χλωρὸς κοπεὶς καὶ ὑποτεθεὶς πιεστηρίῳ. ἡλιάσει δὲ λεάναντας μετὰ τὸ συστραφῆναι ἀποτίθεσθαι ἐν ὀστρακίνῳ ἀγγείῳ. χυλίζεται δὲ καὶ τὰ μῆλα ὁμοίως. ἀνιέμενον δὲ γίνεται τὸ ἐξ αὐτῶν χύλισμα. καὶ ὁ φλοιὸς δὲ τῆς ῥίζης περιαιρεθεὶς καὶ διαβληθεὶς λίνῳ, κρεμᾶται εἰς ἀπόθεσιν. ἔνιοι δὲ καθέψουσιν οἴνῳ τὰς ῥίζας ἄχρι τρίτου. καὶ διυλίσαντες ἀποτίθενται. χρώμενοι ἐπὶ τῶν ἀγρυπνούντων καὶ περιωδυνώντων κυάθῳ ἑνί. καὶ ἐφ' ὧν βούλονται ἀναισθησίαν τεμνομένων ἢ καιομένων ποιῆσαι. ὁ δὲ ὀπὸς ποθεὶς ὀβολῶν δυοῖν πλῆθος ὁλκῆς σὺν μελικράτῳ, ἄγει ἄνω φλέγμα καὶ μέλαιναν χολὴν ὡς ἐλλέβορος. πλείων δὲ ποθεὶς ἐξάγει τοῦ ζῆν. μίσγεται καὶ εἰς τὰς ὀφθαλμικὰς καὶ ἀνωδύνους δυνάμεις. καὶ πεσσοὺς μαλακτικούς. καθ' ἑαυτὸν δὲ ὅσον ἡμιωβόλιον προστεθείς, ἔμμηνα καὶ ἔμβρυα ἄγει. δακτυλίῳ τε ἀντὶ βαλάνου ὑποτεθεὶς ὕπνον ποιεῖ. μαλάσσειν δὲ καὶ ἐλέφαντα λέγεται ἡ ῥίζα συνεψομένη αὐτῷ ἐπὶ ὥρας ς'. καὶ εὔπλαστον αὐτὸν εἰς ὃ ἄν τις βουληθῇ σχῆμα παρασκευάζειν. τὰ δὲ φύλλα πρόσφατα ἁρμόζει πρός τε ὀφθαλμῶν φλεγμονάς. καὶ τὰς ἐπὶ τῶν ἑλκῶν μετὰ ἀλφίτου καταπλασσόμενα. διαφορεῖ δὲ καὶ πᾶσαν σκληρίαν καὶ ἀποστήματα. χοιράδας. φύμα

ται· περιαγιγνόμενα ἀπεικὸς χρῆ τῶν ἡμέρας ε ἢ ϛ´, στίγματα καὶ οὐλὰς τὰς λευκὰς ἀφανίζει. τὰ δὲ ταριχευθέντα δὲ τὰ φύλλα, ἀποτίθεται πρὸς τὰς αὐτὰς χρείας. ἡ δὲ ῥίζα σὺν ὄξει λεία, ἐρυσιπέλατα ἰᾶται. πρὸς δὲ ἑρπετῶν πληγάς, σὺν μέλιτι ἢ ἐλαίῳ. σὺν ὕδατι δὲ χοιράδας καὶ φύματα διαχεῖ· καὶ ἄρθρων πόνους παύει μετὰ ἀλφίτων. σκευάζεται δὲ καὶ δίχα ἑψήσεως οἶνος ἐκ τοῦ φλοιοῦ τῆς ῥίζης. δεῖ δὲ ἐμβαλεῖν μνᾶς γ´ εἰς μετρητὴν οἴνου γλυκέος. διδόναι τε ἐξ αὐτοῦ κυάθους γ´ τοῖς μέλλουσι τέμνεσθαι ἢ καίεσθαι ὡς προείρηται. οὐ γὰρ ἀντιλαμβάνονται τοῦ ἀλγήματος διὰ τὸ καταφέρεσθαι. τὰ δὲ μῆλα ὀσφραινόμενα καὶ ἐσθιόμενα καρωτικά. καὶ ὁ ἐξ αὐτῶν χυλός. πλεονασθέντα δὲ καὶ ἀφώνους ποιεῖ. τὸ δὲ σπέρμα τῶν μήλων ποθέν, ὑστέραν καθαίρει. προστεθὲν δὲ μετὰ θείου ἀπύρου, ῥοῦν ἵστησιν ἐρυθρόν. ὀπίζεται δὲ περιχαραττομένης τῆς ῥίζης πολυειδῶς. καὶ τοῦ συρρέοντος εἰς τὴν κοιλότητα συλλεγομένου. ἔστι δὲ ἐνεργέστερος τοῦ ὀποῦ ὁ χυλός. οὐκ ἐν παντὶ δὲ τόπῳ φέρουσιν ὀπὸν αἱ ῥίζαι. ὑποδείκνυσι δὲ τὸ τοιοῦτον ἡ πεῖρα. ἱστοροῦσι δὲ καὶ ἑτέραν μόριον λεγομένην. φυομένην ἐν παλισκίοις καὶ περὶ τὰ ἄντρα. φύλλα ἔχουσαν ὅμοια τῷ λευκῷ μανδραγόρᾳ. μικρότερα δὲ ὡς σπιθαμιαῖα, λευκά. κύκλῳ περὶ τὴν ῥίζαν οὖσαν ἁπαλὴν καὶ λευκήν. μικρῷ μείζονα σπιθαμῆς. πάχος δακτύλου μεγάλου. ταύτην φασὶ πινομένην ὅσον < α´ ἢ μετὰ ἀλφίτων ἐσθιομένην ἐν μάζῃ ἢ ὄψῳ, ἀπομωροῦν. καθεύδει γὰρ ὁ ἄνθρωπος ἐν ᾧ περ ἂν φθάσῃ σχήματι. αἰσθανόμενος οὐδενὸς τῶν ὥρας γ´ ἢ δ´ ἀφ᾽ οὗ περ ἂν προσενέγκηται. χρῶνται δὲ καὶ ταύτῃ οἱ ἰατροὶ ὅταν τέμνειν ἢ καίειν μέλλωσι. φασὶ δὲ καὶ ἀντίδοτον εἶναι τὴν ῥίζαν πινομένην μετὰ στρύχνου τοῦ καλουμένου μανικοῦ.

Περὶ ἀκονίτου. κεϛ´ χιβ.

Ἀκόνιτον. οἱ δέ, παρδαλιαγχές. οἱ δέ, κάμμορον. οἱ δέ, θηλύφονον. οἱ δέ, μυοκτόνον. οἱ δέ, θηροφόνον. φύλλα ἔχει τρία ἢ τέσσαρα. ὅμοια κυκλαμίνῳ ἢ συκίῳ. μικρότερα δὲ καὶ ὑποτράχεα. καυλὸς δὲ σπιθαμιαῖος. ῥίζα ὁμοία σκορπίου οὐρᾷ. στίλβουσα ἀλαβαστροειδῶς. ταύτην τὴν ῥίζαν φασὶ προσαχθεῖσαν σκορπίῳ, παραλύειν αὐτόν. διεγείρεσθαι δὲ πάλιν ἐλλεβόρου προστεθέντος. μίσγεται δὲ καὶ ὀφθαλμικαῖς ἀνωδύνοις δυνάμεσι. κτείνει δὲ καὶ παρδάλεις καὶ σῦς καὶ λύκους καὶ πᾶν θηρίον κρεαδίοις ἐντιθέμενον καὶ παραβαλλόμενον.

Περὶ ἑτέρου ἀκονίτου. κεϛ´ χιγ

Ἀκόνιτον ἕτερον ὃ ἔνιοι κυνοκτόνον. οἱ δὲ λυκοκτόνον καλοῦσι. οἱ δέ, κύαμον λευκόν. ῥωμαῖοι κολομέστρουμ. τούτου γένη ἐστὶ τρία. ὧν μὲν ᾧ οἱ κυνόθηρες χρῶνται. τοῖς δὲ δυσὶν οἱ ἰατροί. ὧν τὸ τρίτον λεγόμενον ποντικόν, γεννᾶται μὲν πλεῖστον ἐν Ἰταλίᾳ, ἐν τοῖς καλουμένοις ἰουστίνοις ὄρεσι διαφέρον τοῦ πρὸ αὐτοῦ. φύλλα δὲ ἔχει ὅμοια τοῖς τοῦ πλατάνου. μᾶλλον δὲ ἐπεσχισμένα καὶ μακρότερα. πολλῷ δὲ μελάντερα. καυλὸν δὲ καθάπερ πτερίδος. μόσχον ψιλόν. ὕψος πήχεως, ἢ καὶ μείζονα. καρπὸν δὲ ἐν λοβοῖς ἐπιμήκεσι ποσῶς. ῥίζας ὥσπερ πλεκτάνας καρίδων μελαίνας. αἷς χρῶνται πρὸς τὰς τῶν λύκων θήρας. ἐντιθέντες κρέασιν ὠμοῖς. βρωθεῖσαι γὰρ ὑπὸ τῶν λύκων, ἀναιροῦσιν αὐτούς.

Περὶ κωνείου. κεϛ´ χιδ.

Κώνειον. οἱ δέ, αἴγινος. οἱ δὲ ἤθουσα. οἱ δὲ ἀπολήγουσα. οἱ δὲ δολία. οἱ δὲ ἀμαύρωσις. οἱ δὲ παράλυσις. οἱ δὲ ἄφρων. οἱ δὲ κηρίδιον. οἱ δέ, κοίτην. οἱ δέ, κατεχομένιον. οἱ δέ, ἀβίωτον. οἱ δέ, ἀψευδής. οἱ δέ, ἀγρόμωρον. οἱ δέ, τιμωρόν. οἱ δὲ πολυανώδυνος. οἱ δέ, δαρδανίς. οἱ δέ, κατάψυξις. ὀθάνης. βαβάθ. αἰγύπτιοι ἀπεμφίν. ῥωμαῖοι κικοῦτουμ. καυλὸν ἀνίησι γονατώδη ὡς μάραθρον.

ῥαθρον. μέγαν. φύλλα δὲ νάρθηκι ἐμφερῆ, στενώτερα δὲ καὶ βαρύοσμα. ἐπ' ἄκρων δὲ ἀποφύσεις καὶ σκιάδια, ἄνθος ὑπόλευκον. σπέρμα ἐμφερὲς ἀνίσῳ, λευκότερον. ῥίζα κοίλη καὶ οὐ βαθεῖα. ἔστι δὲ καὶ αὐτὸ τῶν φθαρτικῶν, κατὰ ψύξιν ἀναιροῦν. βοηθεῖται δὲ ἀκράτῳ. χυλίζονται δὲ τὰ ἄκρα πρὸ τοῦ ξηρανθῆναι τὸ σπέρμα ἢ κόμη, καὶ ἐκθλίβεται κοπεῖσα, καὶ συστρέφεται ἐν ἡλίῳ. ἔστι δὲ πολύχρηστος εἰς τὴν ὑγιαστικὴν χρῆσιν ξηρανθέν. μισγόμενον ἐπιτηδείως τοῖς ἀνωδύνοις κολλυρίοις τὸ χύλισμα. ἕρπητάς τε καὶ ἐρυσιπέλατα καταπλασθὲν σβέννυσιν. ἡ δὲ πόα καὶ ἡ κόμη λεία καταπλαττομένη τῶν διδύμων, ὀνειρώττουσι βοηθεῖ. περιίησι δὲ καὶ αἰδοῖα καταπλασθέντα. γάλα σβέννυσι. μαστούς τε ἐν παρθενίᾳ κωλύει αὔξεσθαι. καὶ διδύμους ἀτρόφους ποιεῖ τῶν παίδων. ἐνεργέστατον δέ ἐστι τὸ κρητικὸν καὶ μεγαρικὸν καὶ τὸ ἀττικόν, τό τε ἐν τῇ χίῳ καὶ κιλικίᾳ γεννώμενον.

Περὶ σμίλακος, κεφ. χνε.

Σμῖλαξ. οἱ δὲ, θύμαλον. ῥωμαῖοι δὲ τάξον καλοῦσι. δένδρον ἐστὶ παραπλήσιον ἐλάτῃ τοῖς φύλλοις καὶ μεγέθει. ἐν ἰταλίᾳ καὶ ἐν ναρβωνίᾳ τῇ κατὰ τὴν ἱσπανίαν φυόμενον. τοῦ δὲ ἐν ἰταλίᾳ γεννωμένου τὸν καρπὸν ὀρνίθια ἐσθίοντα, μελαίνεται. οἱ δὲ προσενεγκάμενοι, διαρροίαις περιπίπτουσι. τὸ δὲ ἐν τῇ ναρβωνίᾳ, τοσαύτης δυνάμεως μετέχει, ὡς καὶ ἐκ τῆς σκιᾶς τοὺς ὑποκαθίσαντας ἢ κοιμηθέντας βλάπτεσθαι. πολλάκις δὲ καὶ θνήσκειν. ἱστορεῖται δὲ περὶ αὐτῆς χάριν τοῦ προφυλάττεσθαι.

Περὶ ἀποκύνου. κεφ. χνϛ.

Ἀπόκυνον. οἱ δὲ, κύναγχον. οἱ δὲ, παρδαλιαγχές. οἱ δὲ κυνόμορον. οἱ δὲ κυνοκράμβη. οἱ δὲ, κυνοκτόνον. οἱ δὲ, φάλεως. οἱ δὲ, κυνάγχη. οἱ δὲ, ὀλίγωρος. οἱ δὲ, ἱππομανές. οἱ δὲ, ὄνυσις. οἱ δὲ, ὀφιοσκόροδον. οἱ δὲ, κυναρική. οἱ δὲ, ἐλαφοσκόροδον. προφῆται παράλυσις. ῥωμαῖοι βράσικα ῥούστικα. οἱ δὲ, κανίνα. θάμνος ἐστὶ ῥάβδους ἔχων μικράς, λυγώδεις. δυσώδεις. δυσθραύστους. φύλλα κισσῷ ὅμοια. μαλακώτερα δὲ καὶ ὀξύτερα κατ' ἄκρον. βαρύοσμα. ὑπόγλισχρα. ὀποῦ μεστὰ μηλίνου. καρπὸς δὲ ὡσεὶ λοβὸς κυάμων περὶ δακτύλου τὸ μῆκος. θυλακώδης. ἐφ' ὧν σπερμάτια λευκά. σκληρά. σμικρά. μέλανα. ταύτης τὰ φύλλα σὺν στέατι ἀρτοποιηθέντα καὶ παραβληθέντα, κτείνει κύνας. λύκους. ἀλώπεκας. παρδάλεις. παραχρῆμα δὲ παραλύει αὐτῶν τὰ ἰσχία.

Περὶ νηρίου. κεφ. χνζ.

Νήριον. οἱ δὲ, ῥοδοδάφνη. οἱ δὲ, ῥοδόδενδρον. οἱ δὲ, σπόγγος. οἱ δὲ, αἱμοστατίς. ῥωμαῖοι ῥοδόδενδρουμ. λευκανοὶ ἰκμανή. αἰγύπτιοι σκινφή. ἄφροι ῥοδοδάφνη. θάμνος γνώριμος. ἀμυγδαλῆς μακρότερα καὶ παχύτερα ἔχων φύλλα. τὸ δὲ ἄνθος ῥοδοειδές. καρπὸν δὲ ἐμφερῆ ἀμυγδάλῳ. ὡς κέρατι ἀνεῳγμένον. πλήρη ἐριώδους φύσεως. ὅμοιον τοῖς ὑακινθίνοις παπποῖς. ῥίζα δὲ ἀπόξυς καὶ μακρά. ξυλώδης. γευσαμένῳ ἁλμυρά. φύεται ἐν παραδείσοις καὶ παραθαλασσίοις τόποις καὶ ποταμοῖς. δύναμιν δὲ ἔχει τὸ ἄνθος καὶ τὰ φύλλα, κυνῶν μὲν καὶ ὄνων καὶ ἡμιόνων καὶ τῶν πλείστων τετραπόδων ζώων φθαρτικήν. ἀνθρώπων δὲ σωστικὴν σὺν οἴνῳ πινόμενα πρὸς δήγματα θηρίων. καὶ μᾶλλον εἰ πήγανον παραμίξειας. τὰ δὲ ἀσθενέστερα τῶν ζώων ὡς αἶγες καὶ πρόβατα, ἐὰν τὸ ἀπόβρεγμα αὐτοῦ πίῃ, ἀποθνήσκει.

Περὶ μυκήτων. κεφ. χνη.

Μυκήτων διαφορὰ διττή. ἢ γὰρ βρώσιμοι εἰσὶν ἢ φθαρτικοί. παρὰ πολλὰς δὲ αἰτίας γίνονται τοιοῦτοι. ἢ γὰρ ἥλοις κατιωμένοις, ἢ ῥάκεσι σεσηπόσιν, ἢ ἑρπετῶν φωλεοῖς παραφύονται.

ἢ δένδρεσιν ἰδίως βλαπτικοὺς φέρουσι τοὺς καρπούς. ἔχουσι δὲ καὶ γλοιώδη οἱ τοιοῦτοι ἐπίπαγον. καταποθέντες δὲ μετὰ τὸ ἀφαιρεθῆναι, τοῦ χρόνου διαφθείρονται σηπόμενοι. οἱ δὲ μὴ τοιοῦτοι ζωμοποιοὶ ἡδεῖς. πλεονασθέντες μέντοι καὶ οὗτοι βλάπτουσι δυσπεπτούμενοι. πνίγοντες ἢ χολέραν ἐπάγοντες. βοηθοῦνται δὲ πάντες ποτιζόμενοι νίτρῳ ἢ κονίᾳ μετὰ ὀξάλμης. ἢ θύμβρας ἀποζέματι. ἢ ὀριγάνου. ἢ ὀρνιθείῳ κόπρῳ μετ᾽ ὄξους πινομένῃ. ἢ μέλιτι ἐκλειχομένῳ πολλῷ. τρόφιμοι δέ εἰσι καὶ δυσδιάλυτοι. ὁλοσχερεῖς δὲ ὡς ἐπὶ τὸ πολὺ σὺν τοῖς περιττώμασιν ἀποδίδονται.

Περὶ κολχικοῦ. κε χνθ.

Κολχικόν. οἱ δὲ, ἐφήμερον. οἱ δὲ, βολβὸν ἄγριον. ῥωμαῖοι βούλβους ἀγρέστις. λήγοντος τοῦ φθινοπώρου ἀνίησιν ἄνθος ὑπόλευκον. ὅμοιον κρόκου ἄνθει. ὕστερον δὲ τὰ φύλλα φέρει βολβῷ παραπλήσια. λιπαρώτερα. καυλὸν, σπιθαμιαῖον. καρπὸν ἔχοντα πυρρόν. ῥίζαν φλοιὸν ἔχουσαν ἐπίπυρρον ἐν τῷ μέλανι. ἥτις λεπιζομένη λευκὴ καὶ ἁπαλὴ καὶ ὀποῦ μεστὴ εὑρίσκεται καὶ γλυκεῖα. ἔχει δὲ ὁ βολβὸς διάφυσιν μέσην καθ᾽ ἣν τὸ ἄνθος ἀφίησι. γεννᾶται δὲ πλεῖστον ἐν τῇ μεσσηνίᾳ καὶ κολχίδι. βρωθεῖσα δὲ κτείνει κατὰ τὸν πνιγμὸν ὁμοίως μύκησιν. ἀνεγράψαμεν δὲ αὐτὴν ἵνα μὴ λάθῃ βρωθεῖσα ἀντὶ βολβοῦ. παραδόξως γάρ ἐστιν ἐπακτικὴ διὰ τὴν ἡδονὴν τοῖς ἀπείροις. βοηθεῖ δὲ τοῖς φαγοῦσιν ὅσα καὶ τοῖς μύκητας φαγοῦσι. καὶ γάλα βόειον πινόμενον. ὥστε ὅτων παρῇ τοῦτο, μηδενὸς ἄλλου δεῖσθαι βοηθήματος.

Περὶ ἐφημέρου. κε χνξ

Ἐφήμερον. οἱ δὲ, ἶριν ἀγρίαν. φύλλα καὶ καυλὸν ὅμοια ἔχει κρίνῳ. λεπτότερα δέ. ἄνθη λευκὰ. πικρά. καρπὸν δὲ μαλακόν. ῥίζα δὲ ὕπεστι δακτύλου πάχος μία. μακρά. στυπτική. εὐώδης. φύεται ἐν δρυμοῖς καὶ παλισκίοις. τούτου ἡ μὲν ῥίζα ὀδονταλγίας ἐστὶ φάρμακον διακλυζομένη. τὰ δὲ φύλλα ἐν οἴνῳ ἑψηθέντα καὶ καταπλασθέντα οἰδήματα καὶ φύματα διαφορεῖ. μήπω ὑγρὸν ἔχοντα.

Περὶ ἐλξίνης. κε χξα.

Ἐλξίνη. οἱ δὲ, ἐλεῖτιν. οἱ δὲ, κανοχερσαίαν. οἱ δὲ, ἀμελξίνην. οἱ δὲ, συκόπταχος. οἱ δὲ, ψυχούακος. οἱ δὲ, κυτάμπελον. οἱ δὲ, κισσόμεθον. οἱ δὲ, ἀνατεταμένη. ῥωμαῖοι βουλουτονλαπερ. αἰγύπτιοι ἀπαπ. οἱ δὲ, παρθένιον. οἱ δὲ, σιδηρῖτιν. οἱ δὲ, ἡράκλειαν. οἱ δὲ, ἀσυρίαν. οἱ δὲ, ὑπερνὴν ἀγρίαν. οἱ δὲ, κλιβάδιον. οἱ δὲ, πολυώνυμον καλοῦσι. φύεται περὶ θριγγοῖς καὶ τοίχοις. καυλία δ᾽ ἐστι λεπτά. ὑπέρυθρα. φύλλα ὅμοια λινοζώστει. δασέα. περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα. ἀντιλαμβανόμενα τῶν ἱματίων. δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικὴν. στυπτικήν. ὅθεν καταπλασσόμενα ἰᾶται ἐρυσιπέλατα. κονδυλώματα. κατακαύματα. φύγεθλα ἀρχόμενα. καὶ πᾶσαν φλεγμονὴν καὶ οἰδήματα. ὁ δὲ χυλὸς αὐτῆς μιγεὶς ψιμμυθίῳ, ἐρυσιπέλατα καὶ ἕρπητας ὠφελεῖ καταχριόμενος. καὶ ποδάγρας σὺν κηρωτῇ κυπρίᾳ ἀναληφθεὶς ἢ τραγείῳ στέατι. ὠφελεῖ καὶ βήττοντας χρονίως ὁ χυλὸς καταρροφούμενος ὅσον κύαθος. καὶ παρισθμίοις φλεγμαίνουσιν, ἀναγαργάρισμα καὶ διάχρισμα ὠφέλιμόν ἐστι. καὶ ὠταλγίαν σὺν ῥοδίνῳ ἐγχεόμενον ὠφελεῖ.

Περὶ ἀλσίνης. κε χξβ.

Ἀλσίνη. οἱ δὲ, ἀνθύλλιον. οἱ δὲ, μυόρτοχον, οἱ δὲ μυρτοπάλιον. ῥωμαῖοι μούρις ἀουρίκουλα. ἄφροιλα βαθολαβάτ. οἱ δὲ, μυὸς ὦτα. ἀπὸ τοῦ ἔχειν φύλλα ὅμοια μυὸς ὠτίοις. ἀλσίνη δὲ, διὰ τὸ σκιεροὺς καὶ ἀλσώδεις φιλεῖν τόπους. πόα ἐστὶν ὁμοία ἐλξίνῃ. ταπεινοτέρα

δὲ καὶ μακροφυλλοτέρα καὶ οὐ δασεῖα. διατριφθεῖσά τε, σὺν οἴνῳ ὄζει. δύναμιν δὲ ἔχει ψυκτικὴν, στυπτικήν. ἁρμόζουσαν πρὸς φλεγμονὰς ὀφθαλμῶν, μετὰ ἀλφίτων καταπλασσομένη· καὶ πρὸς ὤτων πόνον ὁ χυλὸς αὐτῆς ἐνσταζόμενος. καὶ καθόλου δύναται τὰ αὐτὰ τῇ ἐλξίνῃ.

Περὶ φακοῦ τοῦ ἐπὶ τῶν τελμάτων. κε χξβ.

Φακὸς ὁ ἐπὶ τῶν τελμάτων· οἱ δὲ, φακὸς ἄγριος· οἱ δὲ, ἐπίπτερον. ῥωμαῖοι βιπεράλις. οἱ δὲ ἰκεοσμίγδονος. εὑρίσκεται ἐπὶ τῶν στασίμων ὑδάτων. βρύον ὂν ὅμοιον φακῷ. ψύχων τῇ δυνάμει. πάσαις φλεγμοναῖς καὶ ἐρυσιπέλασι καὶ ποδάγραις. ἁρμόζει καταπλασσόμενος. καθ᾽ ἑαυτόν τε καὶ σὺν ἀλφίτῳ. ἀνακολλᾷ δὲ καὶ ἐντεροκήλας τὰς ἐπὶ τῶν παίδων.

Περὶ ἀειζώου τοῦ μεγάλου. κε χξδ

Ἀείζωον τὸ μέγα· οἱ δὲ, ἀειθαλές· οἱ δὲ, ἀμβρόσιον· οἱ δὲ, χρυσόσπερμον· οἱ δὲ, ζωόφθαλμον· οἱ δὲ, βουβόφθαλμον· οἱ δὲ, στεργηθρον· οἱ δὲ, αἰώνιον· οἱ δὲ, ἀείχρυσον· οἱ δὲ, ὁλόχρυσον· οἱ δὲ, χρυσάνθεμον· οἱ δὲ πρωτόγονον· οἱ δὲ, βόρος· οἱ δὲ, νότιος. προφῆται πρωτονυχία. οἱ δὲ, χρυσίτις. ῥωμαῖοι κερακουάπια· οἱ δὲ ἰόβις ὐάβλις· οἱ δὲ, λεαπετές· οἱ δὲ, σουδεμμούρ. αἰγύπτιοι παμφανής. ἀείζωον τὸ μέγα ὠνόμασται διὰ τὸ ἀειθαλὲς τῶν φύλλων. καυλοὺς δὲ ἀνίησι πηχυαίους ἢ καὶ μείζονας. πάχος δακτύλου μεγάλου. λιπαρούς. εὐθαλεῖς. ἐντομὰς ἔχοντας ὥσπερ τοῦ χαρακίου τιθυμάλλου. φύλλα λιπαρά. μέγεθος δακτύλου μεγάλου. γλωσσοειδῆ κατὰ τὸ ἄκρον· καὶ τὰ μὲν κατωτέρω τῶν φύλλων ὕπτια κείμενα. τὰ δὲ κατὰ τὴν κεφαλὴν προσεσταλμένα ἐπ᾽ ἄλληλα. κύκλῳ ὀφθαλμοειδῆ περιγραφήν. φύεται δὲ ἐν τόποις ὀρεινοῖς καὶ ὀστρακίνοις. ἔνιοι δὲ φυτεύουσιν αὐτὸ ἐπὶ τῶν οἰκημάτων. δύναμιν δὲ ἔχει ψυκτικὴν, στύφουσαν. ποιοῦσαν πρὸς ἐρυσιπέλατα. ἕρπητας. νομάς. ὀφθαλμῶν φλεγμονάς. πυρίκαυτα. ποδάγρας. καταπλαττόμενα τὰ φύλλα καθ᾽ ἑαυτὰ καὶ μετὰ ἀλφίτων. ὁ δὲ χυλὸς πρὸς κεφαλαλγίας μετὰ ἀλφίτου καὶ ῥοδίνου ἐμβρέχεται. καὶ φαλαγγιοδήκτοις ἐν ποτῷ δίδοται. καὶ διαρροιζομένοις. καὶ δυσεντερικοῖς. στρογγύλας τε ἕλμινς ἐκτινάσσει σὺν οἴνῳ ποθείς. ἵστησι καὶ ῥοῦν γυναικεῖον ἐν προσθέτῳ. ἐγχεῖται δὲ ὁ χυλὸς καὶ ἐπὶ τῶν ὀφθαλμιώντων ὠφελίμως ἀπὸ αἵματος.

Περὶ ἀειζώου τοῦ μικροῦ. κε χξς

Ἀείζωον τὸ μικρόν· οἱ δὲ, περιφυές· οἱ δὲ, βρότιον· οἱ δὲ, θεοβρότιον. οἱ δὲ, κρόβυσσον· οἱ δὲ, χειμερινήν· οἱ δὲ, κεραυνία. ῥωμαῖοι βιτάλις· οἱ δὲ, ἕρβα σέρπερ βίβα. αἰγύπτιοι ἐπιφεκελτά. φύεται ἐν τοίχοις καὶ πέτραις. καὶ θριγγοῖς καὶ τάφροις ὑποσκίοις. καυλία ἀπὸ μιᾶς ῥίζης πολλὰ λεπτά. περίπλεα φυλλαρίων περιφερῶν. λιπαρῶν μικρῶν. ὀξέων ἐπ᾽ ἄκρου. ἀνίησι δὲ καὶ καυλὸν ἐν μέσῳ περὶ σπιθαμὴν τὸ μέγεθος. ἔχοντα σκιάδιον καὶ ἄνθη λεπτὰ καὶ χλωρά. τούτου τὰ φύλλα δύναμιν ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ. Ἀείζωον τὸ λεπτόφυλλον· οἱ δὲ, ἀείζωον τὸ μικρόν· οἱ δὲ, περιφυές· οἱ δὲ, ἀείζωον ἄγριον. ῥωμαῖοι σέμπερβιβουμ μούνους. δοκεῖ δὲ εἶναι καὶ τρίτον εἶδος ἀειζώου. ὃ ἔνιοι ἀνδράχνην ἀγρίαν ἢ τηλέφιον ἐκάλεσαν. ῥωμαῖοι δὲ ἰλλέκεβρα. ἔχει δὲ αὐτὴ παχύτερα τὰ φυλλάρια πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα. φύεται ἐν πέτραις. δύναμιν δὲ ἔχει θερμαντικὴν, δριμεῖαν, ἑλκωτικήν. χοιράδων διαφορητικὴν σὺν ὀξυγγίῳ καταπλασθέν.

Περὶ κοτυληδόνος. κεφ. ξϛʹ.

Κοτυληδών· οἱ δὲ, σκυτάλιον· οἱ δὲ, κυμβάλιον· οἱ δὲ, κῆπος ἀφροδίτης· οἱ δὲ, γῆς ὀμφαλός· οἱ δὲ στοιχάς· οἱ δὲ, στέρηθρον· ῥωμαῖοι οὐμβιλίκουμ βενέρις. φύλλον ἔχει ὥσπερ ὀξύβαφον, περιφερές, λεληθότως κοῖλον. καυλίον δὲ ἐν μέσῳ βραχύ. ἐν ᾧ τὸ σπέρμα. ῥίζαν ὥσπερ ἐλαίας στρογγύλην. ταύτης δὲ τῶν φύλλων ὁ χυλὸς μετ' οἴνου περιχριόμενος, ἢ ἐγκλυζόμενος. φύματα τοῖς ἐν αἰδοίοις χαλᾷ. φλεγμονάς τε καὶ ἐρυσιπέλατα καὶ χιμέθλας καὶ χοιράδας καταπλαττόμενον ὠφελεῖ· καὶ στόμαχον καυσούμενον. ἐσθιόμενα δὲ τὰ φύλλα σὺν τῇ ῥίζῃ λίθους θρύπτει· καὶ οὖρα κινεῖ. καὶ ὑδρωπικοῖς σὺν οἰνομέλιτι δίδοται. χρῶνται δὲ αὐτῇ καὶ εἰς τὰ φίλτρα.

Περὶ ἑτέρας κοτυληδόνος. κεφ. ξζʹ.

Ἔστι δὲ καὶ ἕτερον εἶδος κοτυληδόνος, ὅ τινες κυμβάλιον καλοῦσι. πλατύτερα ἔχον καὶ λιπαρὰ φύλλα ὡς γλωττάρια. πυκνὰ περὶ τὴν ῥίζαν· οἱονεὶ ὀφθαλμὸν ἐν μέσῳ περιγράφοντα, ὥσπερ τὸ μεῖζον ἀείζωον. τῇ γεύσει στύφοντα. καυλίον λεπτόν. καὶ ἐπ' αὐτῷ ἄνθη καὶ σπέρματα ὅμοια ὑπερικῷ. ῥίζαν δὲ μείζονα. ποιεῖ δὲ πρὸς ἃ καὶ τὸ ἀείζωον.

Περὶ ἀκαλύφης. κεφ. ξηʹ.

Ἀκαλύφη· οἱ δὲ, κνίδη· οἱ δὲ, ἀδίκη. ῥωμαῖοι οὐρτίκα. αἰγύπτιοι σελέψιον. δακοὶ δύν. ἀκαλύφη ἑτέρα· οἱ δὲ, κνίφην καλοῦσι. ῥωμαῖοι οὐρτίκα μόλλις. διττὸν εἶδός ἐστιν αὐτῆς. ἡ μὲν γάρ ἐστιν ἀγριωτέρα, τραχυτέρα καὶ πλατυτέρα καὶ μελαντέρα τοῖς φύλλοις. καρπὸν δὲ ὅμοιον λινοσπέρμῳ ἔχει πλὴν ἐλάττονα. ἡ δὲ ἑτέρα λεπτοσπερμός τε καὶ οὐχ ὁμοίως τραχεῖα. ἀμφοτέρων δὲ τὰ φύλλα καταπλασσόμενα μετὰ ἁλῶν, κυνόδηκτα ἰᾶται καὶ γαγγραινικὰ καὶ τὰ κακοήθη καὶ καρκινώδη. καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καὶ στρέμματα. φύματα. παρωτίδας. φύγεθλα. ἀποστήματα. σπληνικοῖς δὲ μετὰ κηρωτῆς ἐπιτίθενται. ποιεῖ δὲ καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορραγίας τὰ φύλλα σὺν τῷ χυλῷ λεῖα ὑποτιθέμενα. κινεῖ δὲ καὶ ἔμμηνα λεῖα μετὰ σμύρνης ὑποτιθέμενα. καὶ ὑστέρας προπτώσεις ἀποκαθίστησι νεαρὰ τὰ φύλλα προσαπτόμενα. τὸ δὲ σπέρμα πρὸς συνουσίαν παρορμᾷ πινόμενον μετὰ γλυκέος. καὶ ὑστέραν ἀναστομοῖ. σὺν μέλιτι δὲ ἐκλειχόμενον ὀρθοπνοίας ὠφελεῖ καὶ πλευρίτιδας καὶ περιπνευμονίας. ἀνάγει δὲ καὶ τὰ ἐκ θώρακος. μίγνυνται δὲ καὶ σηπτικαῖς. συνεψηθέντα δὲ τὰ φύλλα κογχαρίοις τὰς κοιλίας μαλάττει. λύει ἐμπνευματώσεις. οὖρα κινεῖ. σὺν πτισάνῃ δὲ ἑψηθέντα τὰ ἐκ θώρακος ἀνάγει. τὸ δὲ ἀφέψημα τῶν φύλλων σὺν ὀλίγῃ σμύρνῃ ποθὲν, κινεῖ καταμήνια. ὁ δὲ χυλὸς ἀναγαργαριζόμενος, στέλλει κιονίδα φλεγμαίνουσαν.

Περὶ γαλιόψεως. κεφ. ξθʹ.

Γαλίοψις· οἱ δὲ, γαλεόβδολον· οἱ δὲ, γάλεφος. αἰγύπτιοι αἴθοπι. ῥωμαῖοι οὐρτίκα λαβοονέμ. ὅλον τὸ θαμνίον σὺν τῷ καυλῷ καὶ τοῖς φύλλοις ἐμφερές ἐστι κνίδῃ. λειότερα δὲ τὰ φύλλα καὶ ἱκανῶς δυσώδη ἐν τῷ διατρίψαι. ἄνθη λεπτὰ πορφυρίζοντα. φύεται ἐν φραγμοῖς καὶ παρὰ τὰς ὁδοὺς καὶ οἰκόπεδα πανταχοῦ. δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ χυλὸς καὶ ὁ καυλὸς καὶ ὁ καρπὸς, διαχυτικὴν σκληρωμάτων καὶ καρκινωμάτων. χοιράδων. παρωτίδων. φυγέθλων. δεῖ δὲ μετ' ὄξους δὶς τῆς ἡμέρας καταπλάσσειν χλιαρὸν ποιοῦντας τὸ κατάπλασμα. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καταντλεῖται ὠφελίμως. ποιεῖ καὶ πρὸς νομὰς. γαγγραίνας καὶ σηπεδόνας μεθ' ἁλῶν καταπλασσόμενα.

Περὶ γαλλίου. κεφ. χο'.

Γάλλιον· οἱ δέ, γαλλέριον· οἱ δέ, γαλάτιον. ὠνόμασται δὲ ἀπὸ τοῦ γάλα πηγνύειν αὐτὶ πυτίας αὐτό. τὸ δὲ κλωνίον, τὸ φύλλον ἔχει ἐμφερέστατον ἀπαρίνῃ· καὶ ὀρθὸν δὲ καὶ ἐπ᾽ ἄκρου ἄνθος μήλινον. λεπτόν. πυκνόν. πολύ. εὔοσμον. τὸ δὲ ἄνθος πρὸς τὰ πυρίκαυτα καταπλάττεται. καὶ αἱμορραγίας ἵστησι. μίσγεται δὲ καὶ κηρωτῇ ῥοδίνῃ ἡλιαζόμενον ἄχρις ἂν λευκὸν γένηται. καὶ ἔστι τὸ τοιοῦτον ἄκοπον. ἡ δὲ ῥίζα πρὸς συνουσίαν παρορμᾷ. φύεται δὲ ἐν ἑλώδεσι τόποις.

Περὶ ἠριγέροντος. κεφ. χοβ'.

Ἠριγέρων· οἱ δέ, ἐρεχθίτης. ῥωμαῖοι ἐρβουλουμ· οἱ δέ, σενέκεουμ. καυλίον ἐστὶ πηχυαῖον. ὑπέρυθρον. συνεχῆ ἔχον φυλλάρια. ἀκροσχιδῆ ὡς τὸ εὔζωμον. πολὺ δὲ ἐλάττονα. ἄνθη μηλίζοντα. ταχέως σχιζόμενα καὶ ἐξανθοῦντα εἰς τοὺς λεγομένους παππούς. ὅθεν καὶ ἠριγέρων ὠνόμασθη. διὰ τὸ ἔαρος τὰ ἄνθη τριχοειδῶς πολιοῦσθαι. ῥίζα ἄχρηστος. φύεται μάλιστα ἐπὶ θριγγοῖς. καὶ περὶ τὰς πόλεις. δύναμιν δὲ ἔχει ψυκτικὴν τὰ φύλλα σὺν τοῖς ἄνθεσιν. ὅθεν καταπλασσόμενα τὰ φύλλα ἐν ὀλίγῳ οἴνῳ ἢ καὶ καθ᾽ ἑαυτὰ φλεγμονὰς ὄρχεων καὶ δακτυλίου θεραπεύει. σὺν δὲ μάννῃ, τά τε ἄλλα τραύματα καὶ τὰ ἐν νεύροις ἰᾶται. καὶ οἱ πάπποι δέ, καθ᾽ ἑαυτοὺς καταπλασθέντες ἐν ὄξει τὸ αὐτὸ δρῶσι. ποθέντες μέντοι νεαροί, πνιγμὸν ἐπιφέρουσιν. ὅλος δὲ ὁ καυλὸς σὺν ὕδατι ἑψηθεὶς καὶ σὺν γλυκεῖ πινόμενος, στομάχου πόνους τοὺς ἀπὸ χολῆς θεραπεύει.

Περὶ θαλίκτρου. κεφ. χογ'.

Θάλικτρον. φύλλα παραπλήσια κορίῳ ἔχει. λιπαρώτερα δέ. καὶ καυλίον πηγανίου πάχος ἐφ᾽ οὗ τὰ φύλλα. ἅπερ καταπλασθέντα λεῖα, τὰ χρόνια τῶν ἑλκῶν ἐπουλοῖ. φύεται δὲ μάλιστα ἐν πεδίοις.

Περὶ βρύου θαλασσίου. κεφ. χοδ'.

Βρύον θαλάσσιον· οἱ δέ, βαλλαρίς· οἱ δέ, ἱραύη. ῥωμαῖοι γνωμβυσίλου. φύεται ἐπὶ λίθων καὶ ὀστράκων παρὰ θάλασσαν. τριχῶδες. ἰσχνόν. ἄκαυλον. ἱκανῶς στυπτικόν. ποιοῦν πρὸς φλεγμονὰς καὶ ποδάγρας. τὰς ψύξεως δεομένας.

Περὶ φύκους θαλασσίου. κεφ. χοε'.

Φῦκος θαλάσσιον γίνεται. τὸ μέν τι αὐτοῦ πλατύ. τὸ δὲ ὑπομηκέστερον καὶ φοινίσσον. τὸ δέ, λευκόν. φυόμενον δὲ ἐν Κρήτῃ πρὸς τῇ γῇ. εὐανθὲς ἄγαν καὶ ἄσηπτον. ψυκτικὴν δὲ ἔχει πάντα τὴν δύναμιν. ποιοῦσαν ἐν καταπλάσμασι ποδαγρικοῖς καὶ ταῖς φλεγμοναῖς. δεῖ δὲ αὐτοῖς χρῆσθαι ἐνίκμοις πρὸ τοῦ ξηρανθῆναι. Νίκανδρος δέ φησι καὶ θηριακὸν εἶναι τὸ φοινικοῦν. ὅπερ ἔδοξαν ἔνιοι εἶναι ᾧ αἱ γυναῖκες χρῶνται. ὄντος ἐκείνου ῥιζίου. ὁμωνύμως δὲ καλουμένου φύκους.

Περὶ ποταμογείτονος. κεφ. χοϛ'.

Ποταμογείτων· οἱ δέ, σταχῖτιν. ῥωμαῖοι φατάλις. αἰγύπτιοι ἐθενχίς. φύλλον ἐστὶν ὅμοιον σεύτλῳ. δασὺ καὶ ὀλίγον ὑπερκύπτον τοῦ ὕδατος. ψύχει δέ, καὶ στύφει. ἁρμόζον κνησμοῖς καὶ νεμομένοις καὶ παλαιοῖς ἕλκεσιν. ὠνόμασται δὲ διὰ τὸ ἐν τέλμασι καὶ ἐνύδροις τόποις φύεσθαι.

Περὶ στρατιώτου. κεφ. χοζ'.

Στρατιώτης, ὁ ἐπὶ τῶν ὑδάτων φυόμενος. οἱ δέ, ποτάμιον στρατιώτην καλοῦσιν. αἰγύπτιοι τιβούς. προφῆται αἷμα αἰλούρου. ὠνόμασται δὲ διὰ τὸ ἐπινήχεσθαι τοῖς ὕδασι καὶ χωρὶς ῥίζης ζῆν. φύλλον δὲ ἔχει ἀειζώου ὅμοιον. μεῖζον μέντοι. καὶ ψυκτικὴν ἔχον δύναμιν. ἐφιστάνον τὰς ἐκ νεφρῶν αἱμορραγίας πινόμενον.

τραύματά τε ἀφλέγμαντα τηρεῖ. καὶ ἐρυσιπέλατα καὶ οἰδήματα σὺν ὄξει καταπλασσόμενον.

Περὶ χιλιοφύλλου στρατιώτου. κεφ. χοη.

Στρατιώτης ὁ χιλιόφυλλος. ἐστὶ θαμνίσκος μικρός, σπιθαμιαῖος καὶ μείζων. ἔχων τὰ φύλλα ὅμοια νεοττοῦ πτερῷ. εἰσὶ γὰρ αἱ ἐκφύσεις τῶν φύλλων σφόδρα βραχεῖαι. ἐσχισμέναι. ἔοικε δὲ μάλιστα τὰ φύλλα τῇ βραχύτητι καὶ τῇ τραχύτητι κυμίνῳ ἀγρίῳ. καὶ ἔτι βραχύτερα. καὶ τὸ σκιάδιον δὲ πυκνότερον τούτου καὶ ἁδρότερον. ἔχει γὰρ ἐπ' ἄκρου καρφία μικρά, ἐφ' ὧν τὰ σκιάδια ἐστὶν ἀνήθου τρόπον. ἄνθη, μικρά. λευκά. φύεται ἐν ἀγροῖς ὑπὸ τραχέσι καὶ περὶ τὰς ὁδούς μάλιστα. ἔστι δὲ αὕτη ἡ βοτάνη σφόδρα ἀγαθὴ πρὸς αἱμορραγίαν καὶ ἕλκη παλαιά, καὶ πρόσφατα καὶ σύριγγας.

Περὶ φλόμου. κεφ. χοθ.

Φλόμος. οἱ δέ, φλόνον. ῥωμαῖοι βερβάσκλουμ. οἱ δέ, φημιλαλή. τὴν μὲν ἀνωτάτω διαφορὰν ἔχει διττήν. ἡ μέν, γὰρ ἔστιν αὐτῆς λευκή. ἡ δέ, μέλαινα. καὶ τῆς λευκῆς ἡ μέν, θήλεια. ἡ δέ, ἄρρην. τῆς μὲν οὖν θηλείας τὰ φύλλα παραπλήσια ἔστι κράμβῃ. δασύτερα δὲ πολλῷ καὶ πλατύτερα καὶ λευκά. καυλὸς πηχυαῖος καὶ μείζων. λευκός. ὑπόδασυς. ἄνθη λευκὰ ἢ ὑπώχρα. σπέρμα μέλαν. ῥίζα δὲ μακρά. στρυφνή. πάχος ἔχουσα δακτύλου. φύεται δὲ ἐν πεδίοις. ἡ δὲ ἄρρην καλουμένη, λευκόφυλλος. ὑπομήκης δὲ καὶ στενωτέρα τοῖς φύλλοις. καὶ τῷ καυλῷ δὲ λεπτοτέρα. ἡ δὲ μέλαινα ὁμοία ταῖς λευκαῖς κατὰ πάντα. πλατυφυλλοτέρα μέντοι καὶ μελαντέρα τοῖς φύλλοις ὑπάρχει. γίνεται καὶ ἡ λεγομένη ἀγρία. ῥάβδους ὑψηλὰς φέρουσα καὶ δενδρώδεις. φύλλα ἐλελισφάκῳ ὅμοια. ἔχει δὲ κλῶνας περὶ τὰς ῥάβδους ὥσπερ πράσιον. ἄνθος μήλινον. χρυσοειδές. εἰσὶ δὲ καὶ φλομίδες δύο πολιαί. δασεῖαι. περιφερεῖς τῇ γῇ στρογγύλα ἔχουσαι τὰ φύλλα. καὶ τρίτη φλομὶς ἡ καλουμένη λυχνῖτις. ὑπὸ δέ τινων θρυαλλίς. φύλλα γ' ἢ δ' ἢ καὶ πλείονα ἔχουσα. παχέα. λιπαρά. δασέα. εἰς ἐλλύχνια χρήσιμα. τῶν μὲν οὖν πρώτων δύο, ῥίζα στυπτική. ὅθεν διαρροιζομένοις, ὅσον ἀστράγαλος σὺν οἴνῳ ὠφελίμως ἐν ποτῷ δίδοται. τὸ δὲ ἀφέψημα αὐτῆς ῥήγμασι καὶ σπάσμασι καὶ θλάσμασι καὶ βηξὶ παλαιαῖς ἀρήγει. ὀδονταλγίας τε πραΰνει διακλυζόμενον. ἡ δὲ χρυσοειδὴς τὰ ἄνθη, τρίχας βάπτει. καὶ ὅπου ἂν τεθῇ σίλφας συνάγει. τὰ δὲ φύλλα ἑφθὰ ἐν ὕδατι, πρὸς οἰδήματα καὶ ὀφθαλμῶν φλεγμονὰς καταπλάσσεται. καὶ πρὸς σφακελίζοντα ἕλκη σὺν μέλιτι ἢ οἴνῳ. σὺν ὄξει δὲ τραύματα θεραπεύει. καὶ σκορπιοπλήκτοις βοηθεῖ. τὰ δὲ τῆς ἀγρίας φύλλα, πυρικαύτων ἐστὶ καταπλάσματα. τὰ δὲ τῆς θηλείας φύλλα φασὶ μετὰ σύκων ξηρῶν συντιθέμενα, ἄσηπτα αὐτὰ διαφυλάττειν.

Περὶ αἰθιοπίδος. κεφ. χπ.

Αἰθιοπίς. καὶ αὕτη παραπλήσια φλόμῳ ἔχει τὰ φύλλα. δασέα δὲ λίαν καὶ πυκνά. κύκλῳ περὶ τὸν πυθμένα τῆς ῥίζης. καυλὸν τετράγωνον. παχύν. ἐοικότα μελιτούργῃ ἢ ἀρκτίῳ. μασχάλας ἀνιέντα πολλάς. καρπὸν δὲ περὶ μέγεθος ὀρόβου σὺν δύο ἐν ἑνὶ ἀγγείῳ. ῥίζας ἀπὸ τοῦ αὐτοῦ πυθμένος πολλάς. μακράς. παχείας. γευομένῳ κολλώδεις. γίνονται δὲ ξηραινόμεναι μέλαιναι καὶ σκληραί. κέρασιν ἐοικυῖαι. πλείστη δὲ γεννᾶται κατὰ τὴν μεσσηνίαν καὶ τὴν ἴδην. ταύτης ἡ ῥίζα ἑψομένη καὶ πινομένη βοηθεῖ ἰσχιάδι. πλευρίτιδι. αἵματος πτύσει καὶ ἀρτηρίας τραχύτητι. λαμβάνεται δὲ μετὰ μέλιτος ἀντὶ ἐκλεικτοῦ.

Περὶ

Περὶ ἀρκτίου. κε χπ α΄.

Ἄρκτιον· οἱ δέ, ἀρκτοῦρον. φλόμῳ καὶ αὐτὴ ἔχει ἐοικότα τὰ φύλλα, δασύτερα δὲ καὶ στρογγυλώτερα· ῥίζαν, ἁπαλήν, γλυκεῖαν, λευκήν. καυλὸν δέ, μαλακὸν μακρόν. καρπὸν δέ, κυμίνῳ μικρῷ ὅμοιον. ταύτης ἡ ῥίζα δύναται καὶ ὁ καρπὸς ἀφεψηθέντα ἐν οἴνῳ, ὀδονταλγίας διακρατούμενα πραΰνειν. τε πυρικαύτων καὶ χιμαίθλης ἐστὶ κατάντλημα. πίνεται δὲ τε πρὸς ἰσχιάδας καὶ δυσουρίαν ἐν οἴνῳ.

Περὶ ἀρκείου. κε χπ β.

Ἄρκειον· οἱ δέ, προσωπίδα· οἱ δέ, προσώπιον· οἱ δέ, ἀπαρίνην. ῥωμαῖοι περσωνάκεαμ· οἱ δέ, λάππαμ καλοῦσι. φύλλα ἔχει ὅμοια τοῖς τῆς κολοκύνθης, μείζονα μέντοι καὶ σκληρότερα τε μελάντερα καὶ δασέα. καυλὸν ὑπόλευκον· ἐνίοτε δὲ καὶ ἄκαυλος ἡ πόα. ῥίζα μεγάλη καὶ λευκὴ ἔνδοθεν· ἔξωθεν δὲ μέλαινα. ἥτις βοηθεῖ ποθεῖσα < α΄ πλῆθος μετὰ στροβίλων, αἱμοπτοϊκοῖς, ἐμπυϊκοῖς. παύει καὶ τὰ ἐκ τῶν λυγισμῶν περὶ τὰ ἄρθρα ἀλγήματα καταπλασσομένη λεία. καὶ τὰ φύλλα δὲ ὠφελίμως ἐπὶ τῶν παλαιῶν ἑλκῶν καταπλάττεται.

Περὶ πετασίτου. κε χπ γ.

Πετασίτης· μόσχος ἐστὶ μείζων πήχεως, δακτύλου μεγάλου πάχος· ἐφ᾽ οὗ φύλλον πετασῶδες μέγα προσκείμενον ὡς περὶ μύκης. ποιοῦν πρὸς τὰ κακοήθη καὶ φαγεδαινικὰ ἕλκη λεῖον καταπλασσόμενον.

Περὶ ἐπιπακτίδος. κε χπ δ.

Ἐπιπακτίς· οἱ δέ, ἑλλεβορίνην· οἱ δέ, βόριον. θαμνίσκος μικρὸς ἐλάχιστα φυλλάρια ἔχων· πρὸς τὰ θανάσιμα δὲ πίνεται τε πρὸς τὰ ἐν ἥπατι πάθη.

Περὶ καπνοῦ. κε χπ ε.

Καπνός· οἱ δέ, κορυδάλιον ἢ κόριον· οἱ δὲ κορυδάλιον ἄγριον· οἱ δέ, καπνὸς ὁ ἐν ταῖς κριθαῖς· οἱ δέ, καπνίτης· οἱ δέ, μαρμαρίτης· οἱ δέ, καπνογόρνιον· οἱ δέ, χελιδόνιον μικρόν· οἱ δέ, περιστέριον· οἱ δέ, κανθαρίς· οἱ δέ, χαλκοκρί· ῥωμαῖοι ἄπιουμ· οἱ δέ, φουμάρια· αἰγύπτιοι κνύξ· οἱ δὲ τουκιν. βοτάνιόν ἐστι θαμνοειδές, κορίῳ ἐοικός, τρυφερὸν πάνυ. τὰ δὲ φύλλα λευκότερα καὶ τεφρώδη πολλὰ πανταχόθεν. ἄνθος πορφυροῦν. τούτου ὁ χυλὸς δριμύς, ὀξυδερκής, δακρύων ἀγωγός· ὅθεν καὶ τοὔνομα εἵλκυσε. δύναται δὲ καὶ τὰς ἐκ τῶν βλεφάρων διπλᾶς τρίχας σὺν κόμμει καταχρισθεὶς μὴ ἐᾶν φύεσθαι. βρωθεῖσα δὲ ἡ πόα, οὖρα ἄγει χολώδη.

Περὶ λωτοῦ ἡμέρου. κε χπ ς

Λωτὸς ἥμερος· οἱ δέ, τρίφυλλον· οἱ δέ, τριπόδιον· οἱ δέ, τριβόλιον καλοῦσι. φύεται ἐν παραδείσοις. ὃς χυλισθεὶς καὶ μιγεὶς μέλιτι, ἄργεμα καὶ νεφέλια καὶ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποκαθαίρει.

Περὶ λωτοῦ ἀγρίου. κε χπ ζ.

Λωτὸς ἄγριος· οἱ δέ, τρίφυλλον· οἱ δέ, λίβυον καλοῦσι. ῥωμαῖοι τριφόλιουμ βίρους. φύεται μέν, πλεῖστος ἐν λιβύῃ. καυλὸν φέρων δίπηχυν ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλάς. φύλλα ὅμοια λωτῷ τῷ τριφύλλῳ, τῷ ἐν χορτοκοπείοις γινομένῳ. σπέρμα ἐοικὸς τήλιδι, μικρότερον δὲ πολλῷ. φαρμακῶδες ἐν τῇ γεύσει. δύναμιν δὲ ἔχει θερμαντικήν. ἡ πόα στυπτικήν, ἀποκαθαρτικὴν σπίλων τῶν ἐπὶ τοῦ προσώπου τε ἐφηλίδων σὺν μέλιτι καταχριόμενος. πινόμενος δὲ καθ᾽ ἑαυτὸν λεῖος ἢ καὶ μετὰ μαλάχης σπέρματος σὺν οἴνῳ ἢ γλυκεῖ, τοῖς περὶ κύστιν ἀλγήμασι βοηθεῖ.

Περὶ κυτίσου. κε χπ η.

Κύτισος· οἱ δέ, τηλίνην· οἱ δέ, λωτὸν μέγαν· οἱ δέ, τρίφυλλον. ῥωμαῖοι τριφόλιουμ μάιους. θάμνος ἐστὶ λευκὸς ὅλος ὡς ῥάμνος, κλάδους ἀνιεὶς πηχυαίους καὶ μείζονας. περὶ οὓς τὰ φύλλα ὅμοια τήλιδι ἢ λωτῷ τῷ τριφύλλῳ, μικρότερα δὲ καὶ ῥάχιν ἔχοντα μέσην. ἐν τῷ

(τῷ διατρίβεσθαι τοῖς δακτύλοις

ὄζοντα εὐζώμου. ἐν δὲ τῇ γεύσει ὅμοια ἐρεβίνθοις. δύναμιν δὲ ἔχει τὰ φύλλα ψυκτικήν, διαφορητικὴν τῶν ἐν ἀρχῇ οἰδημάτων, σὺν ἄρτῳ λεῖα καταπλασθέντα. κινεῖ δὲ καὶ οὖρα τὸ ἀφέψημα αὐτοῦ πινόμενον. ἔνιοι δὲ φυτεύουσιν αὐτὸ παρὰ τοῖς σμήνεσιν ὡς ἐπισπαστικὸν τῶν μελισσῶν.

Περὶ λωτοῦ αἰγυπτίου. κεφ. χπθ

Λωτὸς ὁ ἐν αἰγύπτῳ γεννώμενος ἐν τοῖς ὕδασι τῶν ἐπικλυσθέντων πεδίων. καυλός ἐστι τῷ τοῦ κυάμου ἐμφερής. ἔχων ἄνθος μικρὸν, λευκὸν, ἐοικὸς κρίνῳ. ὅ φασι κατὰ τὰς ἀνατολὰς τοῦ ἡλίου ἀναπλοῦσθαι, δύνοντος δὲ μύειν καὶ ὅλην τὴν κωδίαν κρύπτεσθαι ἐν τῷ ὕδατι. πάλιν τε πρὸς τὴν ἀνατολὴν τοῦ ἡλίου ὑπερκύπτειν. ἔοικε δὲ ἡ κωδία μήκωνι μεγίστῃ. ἐν ᾗ καρπὸς ὡς κέγχρος. ὃν ξηράναντες οἱ ἐν αἰγύπτῳ, βάλλουσιν εἰς ἀρτοποιΐαν. ῥίζαν δὲ ἔχει ὁμοίαν μήλῳ κυδωνίῳ. ἥτις καὶ αὐτὴ ἐσθίεται ὠμή τε καὶ ἑφθή. ἀναλογεῖ δὲ ἑψηθεῖσα τῇ ποιότητι λεκύθῳ ᾠοῦ.

Περὶ μυριοφύλλου. κεφ. χϙ.

Μυριόφυλλον. οἱ δὲ, μηλόφυλλον. οἱ δὲ, στρατιωτική. οἱ δὲ, ἀχίλλειος. ῥωμαῖοι μιλλεφόλιουμ. οἱ δὲ, σουπερκίλιουμ βένερις. γάλλοι βελιοκάνδας. καυλίον ἐστὶ μονοφυὲς, ἁπαλὸν, μονόρριζον. περὶ ὃν φύλλα πολλὰ λεῖα, ἀμαράκῳ ὅμοια. ὅθεν καὶ ὠνόμασται. ὁ δὲ καυλός ἐστιν ὑπόκιρρος, διὰ πυκνοῦ ὡς ἐπίτηδες διερρινισμένος. φύεται ἐν ἑλώδεσι τόποις. τοῦτο τηρεῖ ἀφλέγμαντα τὰ νεότρωτα τῶν ἑλκῶν σὺν ὄξει χλωρόν τε καὶ ξηρὸν καταπλασσόμενον. ποτίζεται δὲ καὶ πρὸς αἵματα σὺν ὕδατι καὶ ἁλσίν.

Περὶ μυρρίδος. κεφ. χϙα.

Μυρρίς. οἱ δὲ, μύρραν καλοῦσιν. οἱ δὲ, κονίλην. τῷ καυλῷ καὶ τοῖς φύλλοις ἔοικε κωνείῳ. ῥίζαν δὲ ἔχει ἐπιμήκη, ἁπαλήν, περιφερῆ, εὐώδη, ἡδεῖαν βρωθῆναι. ἥτις πινομένη σὺν οἴνῳ φαλαγγιοδήκτοις βοηθεῖ. καθαίρει δὲ ἔμμηνα καὶ λοχία. καθεψηθεῖσα δὲ ἐν ῥοφήμασιν, ὠφελίμως φθισικοῖς δίδοται. ἱστοροῦσι δὲ ἔνιοι πινομένης αὐτῆς δὶς ἢ τρὶς τῆς ἡμέρας σὺν οἴνῳ ἐν λοιμικαῖς καταστάσεσι, βοηθεῖν πρὸς τὸ ἀνόσους διαμένειν.

Περὶ μυάγρου. κεφ. χϙβ.

Μύαγρος. οἱ δὲ, μελάμπυρον. πόα φρυγανώδης δίπηχυς. φύλλα ἔχουσα ἐμφερῆ τοῖς τοῦ ἐρυθροδάνου. ὠχρά. σπέρμα τραχήλῳ ἐοικὸς, λιπαρόν. ᾧ χρῶνται, κόπτοντες αὐτὸ πεφωσμένον, καὶ περιπλάττοντες ῥάβδοις. καὶ ἀντὶ λύχνου χρώμενοι. δοκεῖ δὲ τὸ ἐξ αὐτῶν λίπος ὁμαλίζειν καὶ λεαίνειν τὰς τοῦ σώματος τραχύτητας.

Περὶ ὀνάγρας. κεφ. χϙγ.

Ὄναγρα. οἱ δὲ, ὀνοθήραν. οἱ δὲ, ὄνουριν. θάμνος ἐστὶ δενδροειδὴς, εὐμεγέθης. φύλλα ἔχων ἀμυγδαλῇ παραπλήσια, πλατύτερα δὲ καὶ ἐμφερῆ τοῖς τοῦ κρίνου. ἄνθη ῥοδοειδῆ μεγάλα. ῥίζαν δὲ λευκὴν, μικράν. ἥτις ξηρανθεῖσα, οἴνου ὀσμὴν ἀποδίδωσι. φύεται ἐν ὀρεινοῖς τόποις. δύναμιν δὲ ἔχει τὸ ἀπόβρεγμα τῆς ῥίζης ὑπὸ τῶν ἀγρίων ζώων πινόμενον, ἡμεροῦν αὐτά. καταπλασθεῖσα δὲ πραΰνει τὰ θηριώδη ἕλκη.

Περὶ κιρσίου. κεφ. χϙδ.

Κίρσιον. οἱ δὲ, βούγλωσσον μέγα καλοῦσι. ῥωμαῖοι σπίνα μόλλις. καυλός ἐστιν ἁπαλὸς, ὡς δίπηχυς, τρίγωνος. τὰ κάτωθεν φυλλάρια ῥοδοειδῆ ἔχοντα. τὰς γωνίας ἀκανθώδεις ἐκ διαστημάτων μαλακάς. τὰ δὲ φύλλα βουγλώσσῳ ἐμφερῆ, δασέα μετρίως καὶ μακρότερα, ὑπόλευκα, ἀκανθώδη τοῖς πέρασι. τὸ δὲ ἀνωτάτω τοῦ καυλοῦ περιφερές, δασύ. καὶ ἐπ' αὐτοῦ κεφάλια ἀκροπόρφυρα, ἐκπεταννύμενα. ταύτης τὴν ῥίζαν Ἀνδρέας ἀναγράφει ὑπὲρ τὸν ἀλγοῦντα τόπον ἀναδουμένην, παύειν κιρσῶν πόνους.

Περὶ

Περὶ ἀστέρος ἀττικοῦ. κεφ. χϟε.

Ἀστὴρ ἀττικός· οἱ δὲ, ἀστερίσκος· οἱ δὲ, ἀστέριον· οἱ δὲ, βουβώνιον· οἱ δὲ, ὑόφθαλμον. ῥωμαῖοι ἐγγινάλις· δάκοι ῥαθίβιδα. ῥαβδίον ξυλῶδες ἐπ' ἄκρου ἔχον ἄνθος πορφυροῦν ἢ μήλινον· ὡς περὶ ἀνθεμίδος κεφάλιον περισχιδές. ἔχει δὲ φυλλάρια ἀστέρι ὅμοια. τὰ δὲ περὶ τὸν καυλὸν φύλλα ὑπομήκη καὶ δασέα. ὠφελεῖ δὲ στόμαχον ἐκπυρούμενον καταπλασσόμενον· καὶ ὀφθαλμῶν φλεγμονὰς καὶ βουβῶνας καὶ τὰς προπτώσεις ἕδρας. φασὶ δὲ καὶ τὸ πορφυρίζον τοῦ ἄνθους μεθ' ὕδατος ποθὲν, συναγχικοῖς βοηθεῖν καὶ τοῖς ἐπιληψίαις παίδων. ἁρμόζει δὲ καταπλασσόμενον ὑγρὸν πρὸς βουβώνων φλεγμονάς. ξηρὸν δὲ ἀναιρεθὲν τῇ ἀριστερᾷ χειρὶ τοῦ ἀλγοῦντος, καὶ περιαφθὲν τῷ βουβῶνι, ἀπαλλάττει τῆς ὀδύνης. γίνεται δὲ μέσον πετρῶν καὶ τόπων τραχέων. ταύτης οἱ ἀστέρες ἐν νυκτὶ λάμπουσιν. οἱ γὰρ μὴ εἰδότες ὅταν αὐτὴν ἴδωσι, νομίζουσι φάντασμα εἶναι. εὑρίσκεται δὲ παρὰ βοσκοῖς προβάτων. καὶ Κρατεύας ὁ ῥιζοτόμος ἱστορεῖ. αὕτη χλωρὰ κοπεῖσα μετὰ ὀξυγγίου παλαιοῦ, ποιεῖ πρὸς λυσσοδήκτους καὶ βρογχοκηλικούς. ὑποθυμιωμένη δὲ φυγαδεύει θηρία.

Περὶ ἰσοπύρου. κεφ. χϟϛ.

Ἰσόπυρον· οἱ δὲ, φασίολον καλοῦσιν. ἀπὸ τοῦ ἐοικέναι φασιόλῳ. τὸ δὲ κατ' ἄκρον τὸ πέταλον ἕλικα φέρει. ἔπεισι δὲ κεφαλαὶ ἐπ' ἄκρου τοῦ καυλοῦ λεπταί. σπερματίων πλήρεις· παραπλησίων μελανθίῳ τὴν γεῦσιν. τὸ δὲ φύλλον ἀνίσῳ. τούτου τὸ σπέρμα πινόμενον σὺν μελικράτῳ, τοὺς περὶ θώρακα καὶ βῆχας ὠφελεῖ. αἱμοπτοϊκοῖς τε καὶ ἡπατικοῖς ἁρμόζει.

Περὶ ἴου. κεφ. χϟζ.

Ἴον πορφυροῦν· οἱ δὲ δασυπόδιον· οἱ δὲ, πριαπήιον· οἱ δὲ, ἴον ἄγριον· οἱ δὲ κυβέλιον. ῥωμαῖοι σετιάλις· οἱ δὲ μυρρία· οἱ δὲ βιόλα πουρπούρεα. φύλλον ἔχει μικρότερον κισσοῦ καὶ λεπτότερον. μελάντερον δὲ καὶ οὐκ ἀνόμοιον. καυλίον μέσον ἀπὸ τῆς ῥίζης. ἐφ' οὗ ἀνθύλλιον σφόδρα εὐῶδες, πορφυροῦν. φύεται ἐν παλισκίοις καὶ τραχέσι τόποις. δύναμιν δὲ ἔχει ψυκτικήν. οὗ τὰ φύλλα καταπλασσόμενα καθ' ἑαυτὰ καὶ μετὰ ἀλφίτων, βοηθεῖ στομάχῳ καυσουμένῳ καὶ ὀφθαλμῶν φλεγμοναῖς. καὶ ταῖς τῆς ἕδρας προπτώσεσι. φασὶ δὲ τὸ πορφυρίζον τοῦ ἄνθους μεθ' ὕδατος ποθὲν, συναγχικοῖς βοηθεῖν καὶ τοῖς ἐπιληψίαις τῶν παίδων.

Περὶ κακαλίας. κεφ. χϟη.

Κακαλία· οἱ δὲ, λεοντικήν. φύλλα φέρει λευκὰ εὐμεγέθη. καυλὸς δὲ ἐξ αὐτοῦ μέσος ὀρθὸς λευκός. ἄνθος ἔχων ἐοικὸς δρυῒ ἢ ἐλαίᾳ. ἐν ὄρεσι δὲ φύεται. ταύτης ἡ ῥίζα ἐν οἴνῳ βρεχομένη ὡς τραγάκανθα καὶ ἐκλειχομένη ἢ διαμασωμένη καθ' ἑαυτὴν, βῆχας καὶ τραχύτητας καὶ ἀρτηρείας θεραπεύει. οἱ δὲ μετὰ τὴν ἐξάνθησιν ἐπιφυόμενοι κόκκοι λεῖοι, ἀναληφθέντες κηρωτῇ καὶ ἐπιχρισθέντες, τετανὸν καὶ ἀρρυτίδωτον τηροῦσι τὸ πρόσωπον.

Περὶ βουνίου. κεφ. χϟθ.

Βούνιον· οἱ δὲ, ἄτον· οἱ δὲ, ἀλιτίνην· οἱ δὲ, ἀνεμόσφορον· προφῆται παραδάκρυ. αἰγύπτιοι ἐρζώην. ῥωμαῖοι σκόπα ῥέγια. ἄφροι ζιγίρ. οἱ δὲ, θεψώ. καυλὸν ἀνίησι τετράγωνον. καὶ ἐν αὐτῷ κλωνάρια περὶ πλεῖα φυλλαρίων, λεπτῶν καὶ ἀνθῶν πολλά. τὸ μῆκος δακτυλιαῖον. φύλλα δὲ πρὸς τῇ ῥίζῃ ὅμοιον σελίνῳ. λεπτότερα δὲ πολλῷ πρὸς τὰ τοῦ κονείου. ἄνθος ἀνήθου. σπέρμα εὐῶδες· ὑοσκυάμου μικρότερον. ἔστι δὲ οὐρητικόν. θερμαντικόν. καὶ δευτέρων ἀγωγόν. σπληνί τε καὶ νεφροῖς καὶ κύστει ἐπιτήδειον. χρῆσις δὲ αὐτοῦ ὑγροῦ τε καὶ ξηροῦ. καὶ χυλισθέντος

σὺν ταῖς ῥίζαις καὶ τοῖς καυλοῖς καὶ τοῖς φύλλοις μετὰ μελικράτου.

Περὶ ψευδοβουνίου. ρκε ψ.

Ψευδοβούνιον. θαμνίον ἐστὶ σπιθαμιαῖον ἐν κρήτῃ. ἔχον φύλλα βουνίῳ ὅμοια δριμέα. καὶ κλωνία. δύναται δὲ τὰ ἐξ αὐτοῦ πινόμενα κλωνία ὅσον δʹ σὺν ὕδατι, στρόφους καὶ στραγγουρίας καὶ πλευρᾶς πόνον θεραπεύειν. διαφορεῖ δὲ καὶ χοιράδας μετὰ ἁλῶν καὶ οἴνου καταπλασσόμενα χλωρά.

Περὶ χαμαικίσσου. ρκε ψα

Χαμαίκισσος. οἱ δὲ, χαμαιλεύκη. οἱ δὲ, κισσὸς ἄκαρπος. οἱ δὲ, γῆς στέφανος. οἱ δὲ, σελινῖτις. ῥωμαῖοι ἕδερα πλουβιάτικα. φύλλα ἔχει ὅμοια κισσοῖς. μακρότερα δὲ καὶ λεπτότερα. πολλὰ κλωνία σπιθαμιαῖα περὶ πλεῖα φύλλων ἀπὸ τῆς γῆς ἓξ ἢ ςʹ. ἄνθη λευκοΐοις ὅμοια. λευκότερα. καὶ λεπτότερα καὶ πικρὰ πρὸς τὴν γεῦσιν ἰσχυρῶς. ῥίζα λεπτὴ λευκὴ ἄχρηστος. φύεται ἐν ἐργασίμοις χωρίοις. ἁρμόζει δὲ τὰ φύλλα ἰσχιαδικοῖς, ὅσον τριώβολον ἐν ὕδατι κυάθοις τρισὶ πινόμενα ἐπὶ ἡμέρας μʹ ἢ νʹ. καὶ ἴκτερον δὲ ἀποκαθαίρει ὁμοίως πινόμενα πρὸς ςʹ ἢ ζʹ ἡμέρας.

Περὶ χαμαιλεύκης. ρκε ψβʹ.

Χαμαιλεύκη. ποιεῖ πρὸς ὀσφύος ἀλγήματα ἐν ὕδατι λεία πινομένη. ἐν ἄλλῳ. ἔστι δὲ ἡ βοτάνη ὁλόχλωρος. ἔχουσα φύλλα ἐλαίᾳ παρακαμπῆ. καὶ τοὺς κλάδους ἐπικαμπεῖς. καὶ ἄνθη ὡς ῥόδα.

Περὶ βουγλώσσου. ρκε ψγ.

Βούγλωσσον. προφῆται γένος αἰλούρου. ὁ Ἀθάνης τζαουχεί. αἰγύπτιοι αὐτουενήριν βέσωρ. ῥωμαῖοι λοπαίβουμ. οἱ δὲ, λιβάνιν. ἀφροιαύσαν ἀφ. γεννᾶται εἰς τόπους ὁμαλοὺς καὶ ἀμμώδεις. συνάγεται δὲ ἐν ἰουλλίῳ μηνί. φασὶ δὲ πρὸς ῥίγη λυσιτελεῖν. πρὸς μὲν τριταῖον τοῦ ἔχοντος βουγλώσσου γʹ καυλούς, ὅλην ἀποξηράνας μετὰ τῶν ῥιζῶν καὶ τοῦ σπέρματος τὴν βοτάνην, δίδου πιεῖν. τοῦ δὲ τέσσαρας ἔχοντος τεταρταΐζοντι. ἡ δὲ ἕψησις τούτων σὺν οἴνῳ. καὶ πρὸς ἀποστήματα φασὶν αὐτὸ χρησιμεύειν. ἔοικε δὲ φλόμῳ. φύλλον χαμαιπετές. τραχύτε καὶ μελάντερον. ὅμοιον βοὸς γλώσσῃ. ὅπερ καθιέμενον εἰς τὸν οἶνον, εὐφρόσυνον δοκεῖ εἶναι.

Περὶ κυνογλώσσου. ρκε ψδʹ.

Κυνόγλωσσον. οἱ δὲ, φυτόν. οἱ δὲ, καβαλλάτιον. οἱ δὲ σπλιώνιον. οἱ δὲ, σκόλυμος. ῥωμαῖοι λίγγουα κανίς. οἱ δὲ, λιγκανίνα. φύλλα ἔχει ἀρνογλώσσῳ τῷ πλατυφύλλῳ ἐμφερῆ. στενώτερα δὲ καὶ μικρότερα χνοώδη. ἄκαυλον. ἐπὶ γῆς ἐστρωμένον. φύεται ἐν ἀμμώδεσι τόποις. δύναμιν δὲ ἔχει τὰ φύλλα λεῖα σὺν στέατι παλαιῷ ὑείῳ, κυνοδήκτοις καὶ ἀλωπεκίαις καὶ κατακαύμασιν ἰᾶσθαι. ἑψηθεῖσα δὲ ἡ πόα καὶ πινομένη σὺν οἴνῳ, κοιλίας ἐστὶ μαλακτική.

Περὶ φυτεύματος. ρκε ψε.

Φύτευμα. φύλλα ἔχει ὅμοια στρουθίῳ. μικρότερα δὲ. καρπὸν πολὺν τετρημένον. ῥίζαν μικρὰν. λεπτήν. ἐπιπόλαιον. ἣν ἀναγράφουσί τινες εὐθετεῖν πρὸς φίλτρον.

Περὶ λεοντοποδίου. ρκε ψςʹ.

Λεοντοπόδιον. οἱ δὲ, ζωόνυχον. οἱ δὲ ἀετώνυχον. οἱ δὲ, κνῆμος. οἱ δὲ, δαμναμένη. οἱ δὲ, ἰδιόφυτον. οἱ δὲ, φυτοβασίλα. οἱ δὲ, κρόσπιον. οἱ δὲ, κροσσόφθοον. προφῆται αἷμα κροκοδείλου. οἱ δὲ, κροκομέλειον. αἰγύπτιοι δαφνοινής. ῥωμαῖοι μινέρκιουμ. οἱ δὲ, νεοουμάτοις. οἱ δὲ, παλλάδιουμ. οἱ δὲ, φλάμουλα. δακτυλιαῖον ἐστὶ βοτάνιον. ἔχον φυλλάρια στενά. ὡς τεσσάρων δακτύλων ἢ καὶ τριῶν τὸ μῆκος. δασέα. ἐριωδέστερα πρὸς τῇ ῥίζῃ καὶ ὑπόλευκα. ἐπ' ἄκρων δὲ τῶν καυλῶν κεφάλια ὥσπερ πεπιλημένα. ἄνθη μέλανα. ὁ καρπὸς δὲ αὐτοῦ δυσθεώρητος διὰ τὸν περικεχυμένον αὐτῷ χνοῦν. ῥίζα δὲ ὕπεστι μικρά. φασὶ δὲ καὶ ταύτην εὐχρηστεῖν. εἰς φίλτρα ὡς περιαπτομένην. καὶ φύματα διαφορεῖν.

Περὶ ἱππογλώσσου. κε ζ.

Ἱππόγλωσσον. οἱ δὲ, καὶ τοῦτο ἀντίρρινον. οἱ δὲ, ἀνάρρινον. οἱ δὲ, καὶ ταύτην λυχνίδα ἀγρίαν καλοῦσι. θαμνίσκος ἐστὶ μυρσίνῃ ἀγρίᾳ καὶ λεπτῇ τὰ φύλλα ὅμοιος. κόμην δὲ ἀκανθώδη ἔχει. καὶ ἐπάκρου ὥσπερ γλωσσίδια παρὰ τοῖς φύλλοις. δοκεῖ δὲ ἡ κόμη πρὸς ἴαμμα εἶναι χρήσιμον κεφαλαλγοῦσι. μίσγονται δὲ καὶ εἰς μαλάγματα ἥτε ῥίζα καὶ τὸ χύλισμα.

Περὶ ἀντιρρίνου. κε η.

Ἀντίρρινον. οἱ δὲ ἀνάρρινον. ἔνιοι δὲ καὶ ταύτην λυχνίδα ἀγρίαν ἐκάλεσαν. πόα ἐστὶν ἐμφερὴς ἀναγαλλίδος φύλλοις καὶ καυλῷ. τὰ δὲ ἄνθη πορφυρᾶ. ὅμοια λευκοίῳ, μικρότερα δέ. διὸ καὶ ἀγρία λυχνὶς ἐκλήθη. καρπὸν δὲ φέρει μόσχου ῥισὶν ὅμοιον. ῥόσιν ἰδεῖν. ἱστορεῖται δὲ τοῦτο ἀντιπαθὲς εἶναι φαρμακοῖς περιαπτόμενον. ἐπιχαρίεντε ποιεῖν ἀλειφόμενον σὺν ἐλαίῳ κρινίνῳ ἢ κυπρίνῳ.

Περὶ καταναγκής. κε θ.

Κατανάγκη. οἱ δὲ, δαμναμένη. οἱ δὲ, διονυσιάς. οἱ δὲ, θύρσιον. οἱ δὲ, δῆμος. οἱ δὲ, κῆμος. οἱ δὲ, κρότιον. προφῆται ἀρχαράς. οἱ δὲ, ἀρνόπους. ῥωμαῖοι ἐρβαφιλικλᾶ. οἱ δὲ, δακίσκα. οἱ δὲ, ἰοβισμαδιούς. δακοὶ καρωπέλα. ἡ μέν τις αὐτῶν ἔχει φύλλα μακρὰ ὡς κορωνόποδος. ῥίζαν λεπτήν. χοινώδη κεφαλὰς δὲ ϛ' ἢ ζ' ἐν αἷς καρπὸς ὅμοιος ὀρόβῳ. κάμπτεται δὲ ξηραινόμενος ἐπὶ τὴν γῆν καὶ ἰκτίνου ὄνυξιν ὁμοιοῦται νεκροῦ. τὸ δὲ ἕτερον μήλου μέγεθος ἔχει μικροῦ. ῥίζαν δὲ μικρὰν ὅσον ἐλαία, σχήματι καὶ χροιᾷ ἐοικότα ἐλαίᾳ. μαλακὰ δὲ ἐπὶ γῆς ἐστρωμένα καὶ ἐπεσχισμένα. καρπὸν ἐπὶ ῥαβδίοις μικρόν. τετρημένον κατὰ πολλὰ μέρη ὡς ἐρέβινθον. ἀμφοτέρας δὲ ἱστοροῦσι τινὲς εἰς φίλτρα ἁρμόζειν. χρῆσθαι δὲ λέγουσιν αὐταῖς τὰς θετταλὰς γυναῖκας.

Περὶ τριπολίου. κε ι.

Τριπόλιον. οἱ δὲ, τυχήν. οἱ δὲ, μηρίς. οἱ δὲ, ποταμογείτων. οἱ δὲ, σαχυίτης. ῥωμαῖοι καλιουμαρῆς. φύεται ἐν παραθαλασσίοις τόποις οὓς ἐπικλύζει ἡ θάλασσα καὶ ὑποχωρεῖ. οὔτε δὲ ἐν ξηρᾷ οὔτε ἐν θαλάσσῃ. φύλλα δὲ ἔχει ἰσάτιδι παραπλήσια. ξηρά. πλατύτερα μέντοι. καυλὸν σπιθαμιαῖον. ἄνωθεν ἐπεσχισμένον. ταύτης ἱστορεῖται τὸ ἄνθος τρὶς τῆς ἡμέρας μεταβάλλειν τὸ χρῶμα. πρωῒ μὲν λευκόν. κατὰ δὲ τὴν μεσημβρίαν πορφυρίζον. ὀψὲ δὲ φοινικοῦν. ῥίζα λευκή. εὐώδης. θερμαντικὴ γευομένῳ. ἥτις πινομένη ἐν οἴνῳ < β' πλῆθος, κατὰ κοιλίας ὕδωρ ἄγει καὶ οὖρα. τέμνεται δὲ καὶ εἰς ἀλεξιφάρμακα.

Περὶ ἀδιάντου. κε ια.

Ἀδίαντον. οἱ δὲ, πολύτριχον. οἱ δὲ καλλίτριχον. οἱ δὲ, τριχομανές. οἱ δὲ, ἐβενότριχον. οἱ δὲ, ἄγριον. οἱ δὲ, κόριον ἔνυγρον. αἰγύπτιοι ἐπιέρ. ῥωμαῖοι κιγκινάλις. οἱ δὲ, τέρραικα πίλλους. οἱ δὲ, συπερκιλιουμτέρρα. δακοὶ φιθοφθεθελά. φυλλάρια ἔχει κοριάνδρῳ ὅμοια. ἐπεσχισμένα ἐπάκρου. τὰ δὲ καυλία ἐφ' ὧν ἐκπέφυκε μέλανα. ἰσχυρῶς λεπτὰ, σπιθαμιαῖα. στίλβοντα. φύλλα ὅμοια πτέριδι. μικρὰ λίαν. οὔτε δὲ καυλὸν οὔτε ἄνθος οὔτε καρπὸν φέρει. ῥίζα ἄχρηστος. δύναται δὲ τὸ ἀφέψημα τῆς πόας πινόμενον, βοηθεῖν ἀσθματικοῖς. δυσπνοικοῖς. ἰκτερικοῖς. σπληνικοῖς. δυσουροῦσι. θρύπτει δὲ καὶ λίθους. καὶ κοιλίαν ἵστησι. καὶ θηριοδήκτοις βοηθεῖ. καὶ στομάχου ῥεύματι σὺν οἴνῳ πινόμενον. ἄγει δὲ καὶ ἔμμηνα καὶ λόχια. ἵστησι δὲ καὶ αἵματος ἀναγωγήν. καταπλάττεται δὲ καὶ πρὸς θηριόδηκτα ὠμή. καὶ ἀλωπεκίας δασύνει. χοιράδας σκορπίζει. σμᾶ πίτυρα καὶ ἀχῶρας σὺν κονίᾳ. σὺν λαδάνῳ δὲ καὶ μυρσινίνῳ καὶ σουσίνῳ ἢ καὶ ὑσσώπῳ καὶ οἴνῳ τρίχας ῥεούσας προσκρατεῖ. καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ σὺν κονίᾳ καὶ οἴνῳ σμηχόμενον. ποιεῖ καὶ τοὺς ἀλεκτρυόνας καὶ τοὺς ὄρτυγας μαχιμωτέρους μιγνύμενον τῇ τροφῇ. φυτεύεται δὲ ἐπ' ὠφελείᾳ προβάτων ἐν τοῖς

μάνδραις. φύεται δὲ ἐν παλισκίοις καὶ ἑλώδεσι τόποις καὶ τοίχοις ἐνίκμοις καὶ περὶ τὰς κρήνας.

Περὶ τριχομανοῦς. κεφ. ριβ.

Τριχομανές· οἱ δὲ, πτέριον· οἱ δὲ, ὄπτερον· ῥωμαῖοι καπιλλάρεμ· οἱ δὲ, πίνουλαμ· οἱ δὲ, σαλικλάμ. οἱ δὲ, καὶ τοῦτο ἀδίαντον καλοῦσι. φύεται κατὰ τοὺς αὐτοὺς τόπους. ὅμοιον πτερίδι· μικρὸν λίαν· στοιχηδὸν δ' ἐξ ἑκατέρου μέρους τὰ φύλλα ἔχον λεπτά· φακοειδῆ ἐναντία ἀλλήλοις· ἐπὶ ῥαβδίων λεπτῶν καὶ στιλπνῶν καὶ στρυφνῶν· ὑπομελάνων. δοκεῖ δὲ τὰ αὐτὰ δύνασθαι τῷ προειρημένῳ.

Περὶ ξανθίου. κεφ. ριγ.

Ξάνθιον· οἱ δὲ, φάσγανον· οἱ δὲ, ἀντιθέσιον· οἱ δὲ, χάσκανον· οἱ δὲ, χοιράδολεθρον· οἱ δὲ, καὶ τοῦτο ἀπαρίνην καλοῦσι. ῥωμαῖοι λάππα. φύεται ἐν δυγίοις τόποις καὶ λίμναις ἀνεξηραμμέναις. καυλὸν ἔχει πηχυαῖον, λιπαρόν, γωνιοειδῆ, καὶ ἀπ' αὐτοῦ μασχάλας πλείονας. ἀτραφάξει δὲ τὰ φύλλα ἐμφερῆ ἔχει, ἐντομὰς ἔχοντα, καρδάμῳ δὲ τὴν ὀσμὴν παραπλήσια. καρπὸν δὲ στρογγύλον ὡς ἐλαίαν μεγάλην, ἀκανθώδη ὡς πλατάνου σφαίρας, ἀντιλαμβανόμενον τῶν ἱματίων κατὰ τὴν ψαῦσιν. δύναται δὲ ὁ καρπὸς πρὶν τελείως ξηρανθῆναι, συλλεγεὶς καὶ κοπεὶς καὶ ἀποτεθεὶς εἰς κεραμεοῦν ἀγγεῖον, ξανθὰς τρίχας ποιεῖν· ἐάν τις ἐπὶ τῆς χρήσεως λαβὼν τρυβλίου πλῆθος ἐξ αὐτοῦ, διεὶς ὕδατι χλιαρῷ, καὶ προεκνιτρώσας τὴν κεφαλὴν καταπλάσῃ. τινὲς δὲ καὶ μετ' οἴνου κόψαντες αὐτό, ἀποτίθενται. καταπλάττεται δὲ καὶ πρὸς οἰδήματα ὁ καρπὸς ἐπιτηδείως.

Περὶ αἰγίλωπος. κεφ. ριδ.

Αἰγίλωψ· οἱ δὲ, σιτόσπελος· οἱ δὲ, σίφων· οἱ δὲ, βρῶμος· ῥωμαῖοι ἀβένα. βοτάνιον ἐστὶ φύλλα πυρῷ ἔχον ὅμοια· μαλακώτερα δέ· ἐπ' ἄκρας δὲ τῆς κεφαλῆς, καρποὺς ἔχον β' ἢ γ' ἐρυθρούς· ἐφ' ὧν ἀθέρες οἱονεὶ τρίχες ἐκπεφύκασι. θεραπεύει δὲ ἡ πόα μετὰ ἀλεύρου καταπλασθεῖσα αἰγίλωπα. καὶ σκληρίας διαφορεῖ. ἀποτίθεται δὲ ὁ χυλὸς πρὸς τὰ αὐτὰ μιγεὶς ἀλεύρῳ καὶ ξηρανθείς.

Περὶ βρώμου. κεφ. ριε.

Βρῶμος ἡ πόα· οἱ δὲ, σιφώνιον· οἱ δὲ, ἀκρόσπελος· ῥωμαῖοι ἀβέναμ. πόα ἐστὶν αἰγίλωπι ἐμφερής· δύναμιν ἔχουσα ἐπιξηραντικήν. ἀφεψηθεῖσα οὖν σὺν ταῖς ῥίζαις μεθ' ὕδατος, ἕως ἀποτριτωθῇ τὸ ἀπόζεμα, διυλίζων αὐτό, ἐπίμισγε μέλι τοσοῦτον· καὶ ἕψει μέχρις ἂν σχῇ πάχος ὑγροῦ μέλιτος. καὶ χρίει ἐπὶ τῶν ὀζαινικῶν, ἐμβρέχων ὀθόνιον προστίθησι τοῖς μυκτῆρσι. καὶ καθ' ἑαυτὸ μέντοι ποιεῖ οὕτως. ἔνιοι δὲ καὶ ἀλόην λειώσαντες παραμίσγουσι καὶ οὕτω χρῶνται. ποιεῖ δὲ καὶ μετὰ ῥόδων ξηρῶν ἀφεψηθεὶς σὺν οἴνῳ πρὸς τὰς τοῦ στόματος δυσωδίας.

Περὶ γλαυκός. κεφ. ρις.

Γλαὺξ. κυτίσῳ ἢ φακῷ τὰ φύλλα ἐοικότα· ὧν τὰ κάτωθεν λευκότερα· ἄνωθεν δὲ χλωρά. κλωνία δ' ἀπὸ γῆς ἀνίησι πέντε ἢ ς'. λεπτὰ σπιθαμιαῖα ἀπὸ τῆς ῥίζης. ἄνθη λευκοΐοις ὅμοια· μικρότερα δὲ· πορφυρᾶ. φύεται παρὰ θάλατταν. αὕτη ἑψομένη μετὰ ἀλεύρου κριθίνου καὶ ἁλὸς καὶ ἐλαίου καὶ ῥοφηθεῖσα, γάλα σβεννύμενον ἀνακαλεῖται.

Περὶ πολυγάλου. κεφ. ριζ.

Πολύγαλον· θαμνίον ἐστὶ σπιθαμιαῖον· ἔχον φύλλα φακοειδῆ· γεύσει ὑπόστρυφνον· ποθὲν δὲ καὶ τοῦτο, γάλα δοκεῖ πλεῖον ποιεῖν.

Περὶ ὀσύριδος. κεφ. ριη.

Ὄσυρις φρυγάνιον μέλαν· λεπτόραβδον· δύσθραυστον. καὶ περὶ αὐτὸ φυλλάρια γ' ἔστι δὲ καὶ δ' ἢ ε' ἢ ς'. αὐτοῦ ὥσπερ λίνου μέλανα κατ' ἀρχάς· μεταβαλλόμενα δὲ ὑπέρυθρα γίνεται. ταύτης τὸ ἀφέψημα πινόμενον ἰκτέρῳ βοηθεῖ.

Περὶ σμίλακος τραχείας. κεφ. ριθ.

Σμίλαξ τραχεῖα· οἱ δὲ, ἑπάπιπις· οἱ δὲ, λυκάνθεμον· οἱ δὲ, κυνόσβατον· οἱ δὲ, ἀνίκητον· οἱ δὲ, ἡλιόφυτον.

φυτοῦ. οἱ δὲ ἀνατολικόν, οἱ δὲ δυτικόν. οἱ δὲ ἑλίδη. αἰγύπτιοι λυισθή. ῥωμαῖοι μερζύνα. θοῦσκοι ῥάδια. τὰ μὲν φύλλα ἔχει περικλυμένῳ ὅμοια. καὶ κλήματα πολλά. λεπτά. ἀκανθώδη ὡς παλίουρος ἢ βάτος. ἑλίσσεται τε περὶ τὰ δένδρα ὡς ἄνω καὶ κάτω νεμομένη. καρπὸν δὲ φέρει βοτρυοειδῆ ὡς ἐπιφυλλίδα. πεπανθέντα δὲ ἐρυθρόν. ὑποδάκνοντα ἠρέμα ἐν τῇ γεύσει. ῥίζαν σκληράν. παχεῖαν. φύεται ἐν τόποις ἑλώδεσι καὶ τραχέσι. ταύτης τὰ φύλλα καὶ ὁ καρπὸς θανασίμων ἐστὶν ἀντίδοτος. προπινόμενα. καὶ ἐπιπινόμενα. παραδέδοται ὅτι ἐάν τις ἀρτιγενεῖ παιδίῳ τρίψας τι τούτων δῷ πιεῖν, ὑπ' οὐδενὸς δηλητηρίου φαρμάκου βλαβήσεται.

Περὶ σμίλακος λείας. κεφ. τμή.

Σμίλαξ λεία. ὅμοια κισσῷ τὰ φύλλα ἔχει. μαλακώτερα δὲ καὶ λειότερα καὶ λεπτότερα. τὰ δὲ κλήματα ὥσπερ ἡ πρὸ αὐτῆς ἀκάνθας οὐκ ἔχοντα. ἑλίσσεται δὲ περὶ τὰ δένδρα ὡς ἡ προτέρα. καρπὸν δὲ ἔχει ὥσπερ θέρμου μέλανα μικρόν. ἀεὶ δὲ ἐπάνω ἔχοντα ἄνθη λευκὰ πολλά. κατὰ πᾶσαν τὴν σμίλακα καὶ περιφερῆ. καὶ σκηναὶ δι' αὐτῆς γίνονται τοῦ θέρους. φυλλορροεῖ δὲ περὶ φθινοπώρῳ. τούτου ὁ καρπὸς μετὰ δορυκνίου πινόμενος, τριωβόλου ὁλκὴ ἑκάτερον ἐνύπνια πολλὰ καὶ ταραχώδη ὁρᾶν ἱστορεῖται.

Περὶ μυρσίνης ἀγρίας. κεφ. τμά.

Μυρσίνη ἀγρία. οἱ δὲ μυρτάκανθα. οἱ δὲ ἱερόμυρτον. οἱ δὲ ὀξυμυρσίνη. οἱ δὲ μυάκανθα. οἱ δὲ ἀγρίμυρτον. οἱ δὲ σκίγκος. οἱ δὲ μίνθη. οἱ δὲ κατάγγελος. οἱ δὲ ἀνάγγελος. οἱ δὲ ἄκαιρον. οἱ δὲ ὀκνηρόν. οἱ δὲ κίνη. οἱ δὲ λαγχήνη. οἱ δὲ χαμαιπίτυς. οἱ δὲ χαμαιμύρτη. βοιωτοὶ δὲ γυρηνιάς. προ-
φῦται γόνος ἡρακλέους. ῥωμαῖοι ρούσκουμ. τὸ μὲν φύλλον μυρσίνῃ ἔχει ὅμοιον. πλατύτερον δέ. λογχοειδές. ὀξὺ ἐπ' ἄκρου. τὸν δὲ καρπὸν στρογγύλον. ἐν μέσῳ δὲ τῷ πετάλῳ περιφερῆ. ἐρυθρὸν ἐν τῷ πεπαίνεσθαι. ἔχοντα τὸ ἐκτὸς ὀστῶδες. κλωνία λυγοειδῆ πολλὰ ἐκ τῆς ῥίζης αὐτῆς. δυσθραυστα. ὅσον πήχεως. φύλλων μεστά. ῥίζαν παραπλησίαν ἀγρώστει. γευομένῳ στρυφνήν. ὑπόπικρον. δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καρπὸς ἐν οἴνῳ πινόμενα, οὖρα κινεῖν. καταμήνια ἄγειν, καὶ λίθους τοὺς ἐν κύστει θρύπτειν. θεραπεύει δὲ καὶ ἴκτερον καὶ στραγγουρίαν. καὶ κεφαλαλγίαν φύεται ἐν τραχέσι τόποις καὶ κρημνώδεσι. καὶ τὸ ἀφέψημα δὲ τῆς ῥίζης σὺν οἴνῳ ποθὲν, τὰ αὐτὰ ποιεῖ καὶ ἀντὶ ἀσπαράγου δὲ οἱ καυλοὶ νεοθαλεῖς λαχανευόμενοι ἐσθίονται. εἰσὶ δὲ ἔμπικροι καὶ διουρητικοί.

Περὶ δάφνης. κεφ. τμβ'.

Δάφνη ἀλεξάνδρεια. οἱ δὲ ἰδαία. οἱ δὲ δανάη. οἱ δὲ ὑπόγλωττον. οἱ δὲ ζάλεια. οἱ δὲ στεφάνη. οἱ δὲ δάφνος. οἱ δὲ σαμοθρακική. οἱ δὲ μέθριον. οἱ δὲ ὑπογλώσσιον. φύλλα ὀξυμυρσίνῃ ὅμοια ἔχει μείζονα δὲ καὶ μαλακώτερα καὶ λευκότερα. καρπὸν δὲ ἐν μέσοις ἐρυθρὸν ἐρεβίνθου τὸ μέγεθος. κλῶνας ἐπὶ γῆς σπιθαμιαίους ἢ καὶ μείζονας. ῥίζαν παραπλησίαν τῇ ὀξυμυρσίνῃ. μείζονα δὲ καὶ εὐώδη καὶ μαλακωτέραν. φύεται ἐν τόποις ὀρεινοῖς. δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη <ϛ' πλῆθος μετ' οἴνου γλυκέος, βοηθεῖν ταῖς δυστοκούσαις καὶ στραγγουριῶσιν. ἄγει δὲ καὶ αἷμα.

Περὶ δαφνοειδοῦς. κεφ. τμγ'.

Δαφνοειδὲς ὅμοιον ἀλύπῳ ἄνθος ὡς νυμφαίας. καὶ μέσον τούτου κώνῳ ἐμφερὲς ἐν ᾧ τὸ σπέρμα. οἱ δὲ εὐπέταλον. οἱ δὲ χαμαιδάφνην. οἱ δὲ, πετάλιον καλοῦσι. θαμνίσκος ἐστὶ πηχυαῖος. κλάδους πολλοὺς ἔχων ἱμαντώδεις πρὸς τὸ ἄνωθεν ἥμισυ. φυλλοφόρους. φλοιὸς δὲ περὶ τὰς ῥάβδους γλίσχρος ἰσχυρῶς. φύλλα δάφνῃ ἐοικότα. μαλακώτερα δὲ καὶ ἰσχνότερα καὶ οὐκ εὐκλαυστα. δάκνοντα καὶ πυροῦντα τὸ στόμα καὶ φάρυγγα.

αὐτῇ λευκὰ, καρπὸς μέγας ὅταν περανθῇ. ῥίζα ἄχρηστος. φύεται ἐν ὀρεινοῖς τόποις. ἄγει δὲ καὶ τὸ φύλλον αὐτοῦ ξηρὸν ἢ νεαρὸν ποθὲν κατὰ κοιλίαν φλεγματώδη. κινεῖ καὶ ἐμέτους καὶ ἔμμηνα. καὶ διαμασσηθὲν ἀποφλεγματίζει. ἔστι δὲ καὶ πταρμικόν. καθαίρει δὲ καὶ ὁ καρπὸς αὐτοῦ ὅσον κόκκοι ιέ πινόμενοι.

Περὶ χαμαιδάφνης, κεφ. ϙξδ'.

Χαμαιδάφνη. οἱ δὲ, καὶ ταύτην ἀλεξάνδρειαν ἐκάλεσαν. οἱ δὲ δαφνίτην. οἱ δὲ ὑδραγωγόν. ῥωμαῖοι λαυρίολα. οἱ δὲ λαντάγω. γάλλοι οὐσσουβίμ. ῥάβδους ἀνίησι μονοκλώνους. σπιθαμιαίους. ὀρθάς. λεπτὰς καὶ λείας. καὶ ταύτης δὲ τὰ φύλλα ὅμοια δάφνῃ. λειότερα δὲ πολλῷ καὶ χλωρότερα. καρπὸν δὲ περιφερῆ ἐρυθρόν. τοῖς φύλλοις ἐμπεφυκότα. ταύτης τὰ φύλλα λεῖα καταπλασθέντα, κεφαλαλγίας καὶ στομάχου ἐγκαύσεσιν ἀρήγει. ποθέντα δὲ μετ' οἴνου στρόφους παύει. ὁ δὲ χυλὸς σὺν οἴνῳ ποτιζόμενος καταμήνια καὶ οὖρα ἄγει. καὶ ἐν πεσσῷ προστεθεὶς τὸ αὐτὸ ποιεῖ.

Περὶ ἐλλεβόρου λευκοῦ. κεφ. ϙκε'.

Ἐλλέβορος λευκός. οἱ δὲ ἀσκίδα. οἱ δὲ ἄτομον. οἱ δὲ πινατόξαρις. προφῆται γόνος ἡράκλειος. οἱ δὲ πολύειδος. οἱ δὲ ἀναφυσος. αἰγύπτιοι σομφέχ. οἱ δὲ σιωρε. ῥωμαῖοι βεράτρουμ ἄλβουμ. γάλλοι λαυσινον. οἱ δὲ αὐετά. φύλλα ἔχει ὅμοια τοῖς τοῦ ἀρνογλώσσου. ἢ σεύτλου ἀγρίου, βραχύτερα δὲ καὶ μελάντερα καὶ ἐρυθρὰ τὴν χρόαν. καυλὸν δὲ παλαιστιαῖον. κοῖλον. περιφλοιζόμενον ὅτε ἄρξεται ξηραίνεσθαι. ῥίζαι δ' ὕπεισι πολλαὶ λεπταί. ἀπὸ κεφαλίου μικροῦ καὶ ἐπιμήκους. ὡς περεὶ κρομμύου συμπεφυκυῖαι. φύεται ἐν ὀρεινοῖς τόποις καὶ τραχέσι. συλλέγειν δὲ δεῖ τὰς ῥίζας περὶ τὸν πυραμητόν. ἄριστος δέ ἐστιν αὐτοῦ, ὁ μετρίως τεταμένος καὶ λευκός. καὶ εὔθραυστος καὶ σαρκώδης. οὐκ ἀπόξυς δὲ καὶ σχοινώδης. ἢ χνοῶν ἀφιεὶς ἐν τῷ θραύεσθαι. ἔχων δὲ καὶ τὴν ἐν περιώνην λεπτήν. ἐκ πυρῶν τὴν γεῦσιν οὐ λίαν, οὐδὲ ἀθρόως. σίελον ἐπισπώμενος. πνιγώδης δὲ ὁ τοιοῦτος. πρωτεύει δὲ ὁ κυρηναϊκός. ὁ δὲ γαλατικὸς καὶ καππαδοκικός, λευκότερος καὶ χνοώδης καὶ πνιγωδέστερος. καθαίρει δὲ δι' ἐμέτων ἄγων ποικίλα. μίσγονται δὲ καὶ κολλυρίοις τοῖς δυναμένοις τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποκαθαίρειν. καὶ ἔμμηνα ἄγει. καὶ ἔμβρυα κτείνει προστιθέμενος. πταρμούς τε ἐρεθίζει. καὶ μύας κτείνει. σὺν μέλιτι καὶ ἀλφίτῳ φυραθείς. συγκαθεψόμενός τε κρέασι, συντήκει αὐτά. δίδοται δὲ νήστεσι καθ' ἑαυτὸν καὶ μετὰ σησάμου καὶ θαψίας χυλοῦ. ἢ ἄλικος ἢ μελικράτου ἢ πολτοῦ ἢ φακοῦ ἢ ἄλλου ῥοφήματος. συναπτοποιεῖται. δὲ καὶ ἄρτῳ ὀπτᾶται. ἡ δὲ προσαγωγὴ καὶ ἐπιδιαίτησις, διεξείργασται παρὰ τοῖς προηγουμένως περὶ δόσεως αὐτῆς γράψασι. μάλιστα δὲ συγκατατιθέμεθα Φιλωνίδῃ τῷ σικελῷ τῷ ἀπὸ ἔννης. μακρὸν γάρ ἐστιν ἐν ὕλης παραδόσει προηγουμένως θεραπευτικὴν ἐκτίθεσθαι ἀγωγήν. διδόασι δὲ ἔνιοι σὺν πολτοῦ ῥοφήματι ἢ χόνδρου πλήθει. ἢ καὶ τροφὴν ὀλίγην προδιδόντες, ἐπιδιδόασι τὸν ἐλλέβορον εὐθέως. ἐφ' ὧν μάλιστα πνιγμὸς ὑποπτεύεται ἢ ἀσθένεια σώματος ὑπόκειται. ἀκίνδυνος γὰρ ἐπὶ τῶν οὕτω συμβαινόντων ἡ κάθαρσις. διὰ τὸ μὴ ἀκαίρως τὸ φάρμακον παρατίθεσθαι τοῖς σώμασι. καὶ βάλανοι δὲ ἐξ αὐτοῦ προστιθέμεναι τῇ ἕδρᾳ μετόξους, ἐμέτους κινοῦσιν.

Περὶ ἐλλεβόρου μέλανος. κεφ. ϙκς'.

Ἐλλέβορος μέλας. οἱ δὲ μελαμπόδιον. οἱ δὲ ἔκτομον. οἱ δὲ πολύρριζον. οἱ δὲ πρώτιον. οἱ δὲ μελανόρριζον. οἱ δὲ κυϊραυνιον. προφῆται ζωμαρίτιον. αἰγύπτιοι ἰσαία. οἱ δὲ ἐλαφινέ. οἱ δὲ κεμελέγ. ῥωμαῖοι βεράτρουμ νίγρουμ. οἱ δὲ σαράκα. δάκοι προδιόρνα. μελαμπόδιον λέ-

γῆ. ἐπειδὴ δοκεῖ μελάμπους τὶς αἰπόλος τὰς προίτου θυγατέρας μανείσας ἐν αὐτῷ καθάρας πρῶτος καὶ θεραπεῦσαι. ἔχει δὲ τὰ φύλλα χλωρὰ. πλατάνῳ προσεμφερῆ. ἐλάττονα δὲ πρὸς τὰ τοῦ σπονδυλίου καὶ πολυσχιδέστερα καὶ μελάντερα καὶ ὑποτράχεα. καυλὸς, τραχύς. ἄνθη δὲ λευκὰ ἐμπόρφυρα. τῷ δὲ σχήματι βοτρυώδη. καὶ ἐν αὐτοῖς καρπὸς κνίκῳ ὅμοιος. ὃν καὶ αὐτὸν καλοῦσιν οἱ ἐν ἀντικύρᾳ σησαμοειδῆ. χρώμενοι πρὸς τὰς καθάρσεις αὐτῷ. ῥίζαι δ' ὕπεισι λεπταί. μέλαιναι. οἱονεὶ ἀπό τινος κεφαλίου κρομμυώδους ἠρτημέναι, ὧν καὶ ἡ χρῆσις. φύεται ἐν τραχέσι καὶ γεωλόφοις καὶ καταξήροις τόποις. καὶ ἔστιν ἄριστος ὁ ἐκ τῶν τοιούτων λαμβανόμενος χωρίων. οἷός ἐστιν ὁ ἐξ ἀντικύρας. καὶ γὰρ ὁ μέλας καὶ κάλλιστος ἐν αὐτῇ γεννᾶται. ἐκλέγου δὲ τὸν εὔσαρκον καὶ εὔτροφον. λεπτὴν ἔχοντα τὴν ἐντεριώνην. δριμὺν ἐν τῇ γεύσει καὶ πυρώδη. τοιοῦτος δ' ἐστὶν ὁ ἐν τῷ ἑλικῶνι καὶ παρνασσῷ καὶ αἰτωλίᾳ φυόμενος. διαφέρει μέντοι ὁ ἑλικώνιος. καθαίρει δὲ τὴν ἄνω κοιλίαν. ἄγων φλέγμα καὶ χολήν. καθ' ἑαυτὸν ἢ μετὰ σκαμμωνίας διδόμενος. καὶ ἁλῶν < α΄ ἢ τριωβόλου ὁλκῆς. συνέψεται δὲ καὶ φακῇ καὶ ζωμοῖς τοῖς εἰς κάθαρσιν λαμβανομένοις. ὠφελεῖ δὲ ἐπιληπτικούς. μελαγχολικούς. μαινομένους. ἀρθριτικούς. παραλελυμένους. προστεθεὶς δὲ, ἔμμηνα ἄγει. καὶ ἔμβρυα κτείνει. σύριγγάς τε καθαίρει κατατιθεὶς καὶ μετὰ τρίτην ἐξαιρεθείς. ὁμοίως καὶ ἐπὶ δυσηκοούντων καθίεται εἰς τὸ οὖς, ἐώμενος ἐπὶ β΄ ἢ γ΄ ἡμέρας. θεραπεύει δὲ καὶ ψώρας μετὰ λιβανωτοῦ ἢ κηροῦ καὶ πίσσης καὶ κεδρίνου ἐλαίου καταχριόμενος. μετ' ὄξους δὲ καθ' ἑαυτὸν καταπλασσόμενος, ἀλφοὺς καὶ λειχῆνας καὶ λέπρας θεραπεύει. ἑψηθεὶς δὲ σὺν ὄξει ὀδονταλγίας πραΰνει διακλυζόμενος. σηπτοῖς τε μίσγνυται. μετὰ δὲ κριθίνου ἀλεύρου καὶ οἴνου, κατάπλασμα ἐστὶν ὑδρωπικοῖς ὠφέλιμον. συμφυτευθεὶς δὲ ἀμπέλοις πρὸς τῇ ῥίζῃ, τὸν ἐξ αὐτῶν οἶνον καθαρτικὸν ἐργάζεται. περιρραίνουσι δὲ καὶ οἰκίας αὐτὸν καθαρτικὸν εἶναι νομίζοντες. ὅθεν καὶ ὀρύσσοντες ἵστανται προσευχόμενοι ἀπόλλωνι καὶ ἀσκληπιῷ φυλαττόμενοι ἀετόν. ἐφίπτασθαι γάρ φασιν οὐκ ἀκινδύνως. δίδωσι γὰρ θάνατον ὁ ὄρνις ἐὰν προσίδῃ τὴν ὀρυγὴν τοῦ ἐλλεβόρου. συντόμως δὲ δεῖ ὀρύττειν. διὰ τὸ καρηβαρείαν ἐκ τῆς ἀποφορᾶς γίνεσθαι. ὅθεν εἰς προφυλακὴν οἱ ὀρύττοντες, ἐσθίουσι σκόροδα. καὶ οἶνον πίνουσιν. ἀβλαβέστεροι γὰρ οὕτω διατίθενται. ἐξαιρεῖται δὲ ὥσπερ καὶ ὁ λευκὸς ἐλλέβορος.

Περὶ σησαμοειδοῦς τοῦ μεγάλου. κεφ. ρκζ΄.

Σησαμοειδὲς τὸ μέγα. οἱ δὲ σησαμίτης. οἱ δὲ σησαμίς. οἱ δὲ λυκοσκυτάλιον. οἱ δὲ ἐλλέβορος λευκός. οἱ δὲ ἀντικύρικον. οἱ δὲ ἐν ἀντικύρᾳ, ἐλλέβορον καλοῦσι, διὰ τὸ μίσγνυσθαι ἐν ταῖς καθάρσεσι τῷ λευκῷ ἐλλεβόρῳ. ἔοικεν ἡ πόα ἠριγέροντι ἢ πηγάνῳ. φύλλα, μακρά. ἄνθος, λευκόν. ῥίζα, ἰσχνή. ἄπρακτος. ὅμοιον σησάμῳ. πικρὸν ἐν τῇ γεύσει. ὃ καθαίρει τὴν ἄνω κοιλίαν. φλέγμα τε καὶ χολὴν ὅσον τοῖς τρισὶ δακτύλοις λεῖον ληφθὲν μετὰ ἐλλεβόρου λευκοῦ τριῶν ἡμιωβολίων σὺν μελικράτῳ.

Περὶ σησαμοειδοῦς τοῦ μικροῦ. κεφ. ρκη΄.

Σησαμοειδὲς τὸ μικρόν. οἱ δὲ κορώνιον. οἱ δὲ σήσαμον ἄγριον καλοῦσι. καυλία ἐστὶ σπιθαμιαῖα. ἔχοντα φύλλα κορωνόποδι ὅμοια. δασύτερα μέντοι καὶ μικρότερα. ἐπ' ἄκρου δὲ τῶν καυλίων κεφάλια ἀνθῶν ὑποπορφύρων. ὧν τὸ μέσον, λευκόν. ἐν οἷς σπέρμα σησάμῳ ἐοικός. πικρόν. κιρρόν. ῥίζα, λεπτή. καθαίρει δὲ χολὴν καὶ φλέγμα ποθὲν τὸ

σπέρμα, ὀξυβάφου ἥμισυ σὺν μελικράτῳ. καταπλασθὲν δὲ μεθ' ὕδατος, φύματα καὶ οἰδήματα διαφορεῖ. φύεται ἐν τραχέσι χωρίοις.

Περὶ σίκυος ἀγρίου. κεφ. ψκθ'.

Σίκυς ἄγριος. οἱ δὲ ἐλατήριον. οἱ δὲ γρῦον. οἱ δὲ βαλίς. οἱ δὲ σύγκρισις. οἱ δὲ βουβάλιον. οἱ δὲ σκόπιον. οἱ δὲ φέρομβρον. οἱ δὲ πευκέδανον. οἱ δὲ νότιον. ῥωμαῖοι ἀγκέτουμ. οἱ δὲ ἀγρέστεμ. ἄφροι κοισμεζάρ. τῷ καρπῷ μόνῳ διαφέρει τοῦ ἡμέρου σίκυος. ἐλάσσονα πολλῷ ἔχων βαλανείοις ἐπιμήκεσιν ἐοικότα. τὰ φύλλα καὶ τὰ κλήματα ἡμέρῳ ὅμοια. ῥίζαν δὲ λευκὴν καὶ μεγάλην. φύεται ἐν οἰκοπέδοις καὶ ἀμμώδεσι τόποις. ὅλος δὲ ὁ θάμνος πικρός. ἁρμόζει δὲ ὁ τῶν φύλλων χυλὸς ἐνσταζόμενος ὠταλγίαις. ἡ δὲ ῥίζα καταπλασθεῖσα μετὰ ἀλφίτου πᾶν οἴδημα παλαιὸν διαφορεῖ. μετὰ ῥητίνης δὲ τερεβινθίνης ἐπιτεθεῖσα, φύματα ῥήσσει. μετ' ὄξους δὲ ἑψηθεῖσα καὶ καταπλασθεῖσα, ποδάγρας διαφορεῖ. καὶ ἰσχιάδος δέ ἐστιν ἔγκλυσμα. καὶ ὀδονταλγίας διάκλυσμα τὸ ἀφέψημα. ξηρὰ δὲ λεία ἀλφούς. λέπρας καὶ λειχῆνας σμήχει. οὐλάς τε μελαίνας καὶ σπίλους τοὺς ἐν προσώπῳ ἀποκαθαίρει. καὶ ὁ χυλὸς δὲ τῆς ῥίζης, πλῆθος δύο ἡμιωβολίων τὸ ἐλάχιστον. καὶ ὁ φλοιὸς δὲ ὅσον τέταρτον ὀξυβάφου καθαίρει φλέγμα καὶ χολήν. καὶ μάλιστα ἐπὶ ὑδρωπικῶν. δίχα δὲ τοῦ τὸν στόμαχον ἀδικεῖν ποιεῖται τὴν κάθαρσιν. δεῖ δὲ τῆς ῥίζης λαβόντα ἡμίλιτρον, μετὰ δυοῖν ξεστῶν οἴνου μάλιστα λιβυκοῦ λεαίνειν καὶ διδόναι ἐκ τούτου κυάθους γ' νήστεσι παρ' ἡμέρας γ' ἕως ἂν ὁ ὄγκος ἱκανῶς συσταλῇ.

Περὶ ἐλατηρίου. κεφ. ψλ'.

Τὸ δὲ λεγόμενον ἐλατήριον, ἐκ τοῦ καρποῦ τῶν σικύων σκευάζεται τὸν τρόπον τοῦτον. τοὺς ἅμα τῷ ἅψασθαι σικύους ἀποπηδῶντας ἐκλέγων, ἀπόθεσθαι ἐῶν νύκτα. τῇ δὲ ὑστεραίᾳ ἐπὶ κρατῆρι κόσκινον μὴ πυκνὸν ἐπιθείς. καὶ μαχαίριον ὕπτιον ἁρμόσας, τὴν ἀκμὴν ἔχον ἄνω. λαμβάνων ἀμφοτέραις ταῖς χερσὶ καθένα τῶν σικύων, διαίρει καὶ ἔκθλιβε διὰ τοῦ κοσκίνου τὸ ὑγρὸν εἰς τὴν ὑποκειμένην κρατῆρα. προσεκθλίβων καὶ τὸ ἐν αὐτοῖς σαρκῶδες ὃ δὴ προσάπτεται τῷ κοσκίνῳ. ἵνα καὶ αὐτὸ διεκπίπτῃ. καὶ ὅταν ὅλον ἐκθλίψῃς, ἔασον αὐτὸ καταστῆναι. καὶ εἰς λεκάνην παρακειμένην τὰ ἐκθλιβόμενα βάλλε. σωρεύσας δὲ τὰ τετμημένα ἐπὶ τοῦ κοσκίνου, ὕδατι γλυκεῖ περιχέας καὶ ἀποπιέσας, ταῦτα μὲν ῥίπτε. ταράξας δὲ τὸ ἐν τῇ λεκάνῃ ὑγρὸν καὶ σκεπάσας ὀθόνῃ, τίθεσο ἐν ἡλίῳ. καὶ ὅτε στῇ πᾶν τὸ ἐπινηχόμενον ὕδωρ μετὰ τοῦ ἐπιπάγου, ἀπόχει. καὶ τοῦτο ποίει πολλάκις ἄχρις οὗ καταστῇ τὸ ἐφιστάμενον ὕδωρ. ὅπερ ἐκστραγγίσας ἐπιμελῶς, τὴν ὑποστάθμην βαλὼν εἰς θυίαν, λέαινε. καὶ ἀνάπλαττε τροχίσκους. ἔνιοι δὲ πρὸς τὸ ταχέως ἀνικμασθῆναι τὸ ὑγρόν, τέφραν σεσησμένην ἐπὶ γῆς καταστρώσαντες καὶ κοιλάναντες τὸ μέσον, ὀθόνιον τριπλοῦν ἐπιτείναντες, κατὰ τούτου τὸ ἐλατήριον σὺν τῇ ἰκμάδι ἐπιχέουσιν. ἀναξηρανθὲν δὲ ἐν θυίᾳ λεαίνουσιν ὡς προείρηται. ἔνιοι δὲ ἀντὶ τοῦ ὕδατος θάλασσαν παραχέοντες, πλύνουσιν. οἱ δέ, τῇ τελευταίᾳ πλύσει μελίκρατον παραχέουσι. δοκεῖ δὲ ἐλατήριον κάλλιστον εἶναι τὸ μετὰ τοῦ λευκοῦ ἢ συχνὸν ἔνικμον. κοῦφον. λεῖον. πικρότατον τῇ γεύσει. καὶ προσαχθὲν λύχνῳ εὐκαές. τὸ μέντοι προσίζον καὶ τραχὺ καὶ θολερὸν τῇ ὄψει, γέμον ὀροβίου καὶ τέφρας, βαρύ τέ ἐστι καὶ φαῦλον. ἔνιοι δὲ καὶ τῷ χυλῷ τοῦ σικύου, μισγνύουσιν ἄμυλον. πρὸς τὸ μιμήσασθαι αὐτὸ λευκὸν καὶ κοῦφον. εἰς μέντοι τὰ καθαρτικὰ ὁ διετὴς ἁρμόζει ἄχρι δεκαετοῦς. ἡ δὲ τελεία δόσις ὀβολός. ἡ δὲ ἐλαχίστη ἡμιωβόλιον. παιδίοις δὲ δίχαλκον. πλεῖον δὲ ποθὲν κίνδυνον ἐπιφέρει. κινεῖ δὲ τὴν κάτω καὶ τὴν ἄνω κάθαρσιν ἄγον φλέγμα καὶ χολήν.

λην. ἀρίστη δὲ τοῖς δυσπνοοῦσιν ἡ δι᾽ αὐτοῦ κάθαρσις. εἰ μὲν οὖν θέλεις κατὰ κοιλίαν καθαίρειν, διπλάσιον ἀλῶν μίξας τῷ σίμμεως ὅσον χεῦσαι δι᾽ ὕδατος ὀροβιαῖα καταπότια δίδου. ἐπιρροφείτω δὲ χλιαροῦ ὕδατος κύαθον ἕνα. εἰς δὲ ἔμετον ὕδατι αὐεὶς, πτερῷ τοὺς ὑπὸ γλῶσσαν διάχριε τόπους ὡς ὅτι ἐσωτάτω. εἰ δὲ δυσεμὴς εἴη ἢ ἐλαίῳ ἢ ἰρίνῳ μύρῳ δεῖ. κωλύει δὲ κοιμᾶσθαι. τοῖς δὲ ὑπερκαθαιρομένοις, συνεχῶς προσφέρειν δεῖ οἰνέλαιον. ἐμοῦντες γὰρ ἀποκαθίστανται. μὴ παυομένων δὲ τῶν ἐμέτων, ὕδωρ ψυχρὸν καὶ ἄλφιτον καὶ ὀξύκρατον καὶ ὀπώραν, καὶ ὅσα δύνανται τὸν στόμαχον πυκνῶσαι προσενεκτέον. κινεῖ δὲ τὸ ἐλατήριον καὶ ἔμμηνα. καὶ ἔμβρυα κτείνει ἐν προσθέτῳ. ἐγχυθὲν τε μετὰ γάλακτος εἰς τοὺς ῥώθωνας, ἴκτερον ἀποκαθαίρει. καὶ κεφαλαλγίας τὰς χρονίους ἀπαλλάττει. συναγχικοῖς τε διάχρισμα πρακτικὸν μετ᾽ ἐλαίου παλαιοῦ ἢ μέλιτος ἢ χολῆς ταυρείας.

Περὶ ἡμέρου σικύου. κεφ. ψλα.

Τοῦ δὲ ἡμέρου σικύου ἡ ῥίζα λεία ποθεῖσα σὺν ὑδρομέλιτι < α΄ ὁλκῆ, ἐμέτους κινεῖ. εἰ δέ τις μετὰ τὸ δεῖπνον πραέως ἐμέσαι ἐθέλει, ἀρκοῦσιν ὀβολοὶ β΄.

Περὶ σταφίδος ἀγρίας. κεφ. ψλβ΄.

Σταφὶς ἀγρία. οἱ δὲ τρίφυλλον. οἱ δὲ στῆσις. οἱ δὲ ἀσταφίς. οἱ δὲ φθειροκτόνον. οἱ δὲ φθειρεῖον. οἱ δὲ ἀπάνθρωπον. οἱ δὲ πλευρῖτις. οἱ δὲ ψευδοπαθές. οἱ δὲ ἀρσενοτή. αἰγύπτιοι ἰβησσοοισίν. ῥωμαῖοι ἔρβα πεδικουλάρια. φύλλα μὲν ἔχει ὥσπερ ἀμπέλου ἀγρίας ἐπεσχισμένα. καυλία ὀρθά. μαλακά. μέλανα. τὸ δὲ ἄνθος φέρει ἰσάτει ὅμοιον. τὸν δὲ καρπὸν ἐν θυλακίοις χλωροῖς ὥσπερ ἐρεβίνθου. τρίγωνον. τραχύ. ὑπόκιρρον ἐν τῷ μέλανι. τὰ δὲ ἔνδον λευκόν. γευσαμένῳ δριμύ. τούτου κόκκους ι΄ ἢ ιε΄ λεάνας ἐν μελικράτῳ δὸς, καθαίρει δι᾽ ἐμέτων παχύ. περιπατείτωσαν δὲ οἱ πεπωκότες. δεῖ μέχρι προσέχειν συνετῶς μελίκρατον διδόντας, διὰ τὸ ἐπιφέρειν τοὺς κατὰ πνιγμὸν κινδύνους. καὶ καίειν τὴν φάρυγγα. ἁρμόζει δὲ τριφθεῖσα καὶ ἐλαίῳ συγχρισθεῖσα πρὸς φθειριάσεις καὶ κνησμοὺς καὶ ψώρας. διαμασηθεῖσα δὲ, φλέγμα ἄγει πλεῖστον. καὶ ὀδονταλγίας ὠφελεῖ σὺν ὄξει ἑψηθεῖσα τῷ διακλυζομένῳ. οὖλά τε ῥευματιζόμενα στέλλει. καὶ ἄφθας τὰς ἐν στόματι θεραπεύει μετὰ μέλιτος. μίσγνυται καὶ τοῖς πυρωτικοῖς μαλάγμασιν.

Περὶ θαψίας. κεφ. ψλγ΄.

Θαψία. οἱ δὲ ὑπώπιον. οἱ δὲ πάγκρανον. οἱ δὲ σκαμμώνιον. οἱ δὲ θηλυπτερίς. ῥωμαῖοι φερουλάγω. οἱ δὲ φέρουλα σιλβέστρις. ἄφροι βοίδην. ὠνόμασται μὲν θαψία, ἀπὸ τοῦ δοκεῖν πρῶτον εὑρῆσθαι ἐν θάψῳ τῇ νήσῳ τῇ ὁμωνύμῳ. τῇ δὲ ὅλῃ φύσει ἔοικε νάρθηκι. ἰσχνότερος δὲ αὐτῆς μᾶλλον ὁ καυλός. καὶ τὰ φύλλα μαράθρῳ ἐμφερῆ. ἑκάστου δὲ σκιάδια καθ᾽ ἑκάστην ἀκρόφυσιν. ἀνήθῳ ὅμοια. ἐφ᾽ ὧν ἄνθος μήλινον. σπέρμα ὑπόπλατυ. τῷ τοῦ νάρθηκος ἐμφερές. ἔλαττον μέντοι. ῥίζα ἔνδοθεν λευκή. μεγάλη. μέλαινα δ᾽ ἔξωθεν παχύφλοιος. δριμεῖα. ἥτις ὀπίζεται περιορυχθεῖσα τῇ ἐγκοπτομένη τὸν φλοιόν. ἢ κοιλανθεῖσα αὐτῇ ἐν ἑαυτῇ θολοειδῶς ἡ ῥίζα τῷ πωμαζομένη πρὸς τὸ καθαρὸν τὸν ὀπόν. τῇ δὲ ὑστεραίᾳ δεῖ ἐπιόντας ἀναιρεῖσθαι τὸν ἐπισυλλεγέντα ὀπόν. χυλίζεται δὲ κοπεῖσα ἡ ῥίζα τῷ διὰ κυρτίδος καὶ ὀργάνου ἐκθλιβεῖσα καὶ ξηρανθεῖσα ἐν ἡλίῳ διὸ στρακίνου τεύχους ἀγγείου. ἔνιοι δὲ καὶ τὰ φύλλα συνεκθλίβουσιν. ἀσθενὴς δὲ ὁ χυλός. διακρίνεται δὲ τῷ βρωματωδέστερον εἶναι τὸν ἀπὸ τῆς ῥίζης καὶ μένειν ἔνικμον. ξηραίνεσθαι δὲ τὸν ἀπὸ τῶν φύλλων τῷ περιδονίζεσθαι. ὀπίζοντας δὲ δεῖ μὴ κατ᾽ ἄνεμον ἵστασθαι. μᾶλλον δὲ νηνεμίας οὔσης. ἐπιδίδει γὰρ ἰσχυρῶς τὸ πρόσωπον τῷ φλυκταινοῦνται τὰ γυμνὰ μέρη τοῦ γυμνοῦ σώματος διὰ τὴν δριμύτητα τῆς ἀποφορᾶς.

δεῖ οὖν κηρωταῖς συμφούσαις ὑγραῖς προχρίειν τὰ γυμνὰ τῶν μερῶν. καὶ οὕτω προσέρχεσθαι. δύναμιν δὲ ἔχει καθαρτικὴν ὅ, τε φλοιὸς τῆς ῥίζης, καὶ ὁ χυλός. καὶ ὁ ὀπὸς σὺν μελικράτῳ πινόμενος. ἄνω γὰρ τε καὶ κάτω χολὴν καθαίρουσι. δίδοται δὲ τῆς μὲν ῥίζης τετρώβολον μετὰ ἀνήθου σπέρματος < γ'. τοῦ δὲ χυλίσματος τριώβολον. τοῦ δὲ ὀποῦ ὀβολός. πλεῖον γὰρ δοθὲν, κινδυνῶδες. ἁρμόζει δὲ ἡ δι' αὐτοῦ κάθαρσις πάθεσιν ἀσθματικοῖς πλευρῶν ἀλγήμασι χρονίοις καὶ ἀναγωγαῖς, τοῖς δὲ δυσεμέσιν ἐν σιτίοις ἢ ἑψήματι δίδοται. κέκτηται δὲ καὶ μετὰ συγκριτικὴν δύναμιν ὅ, τε ὀπὸς καὶ ἡ ῥίζα πάντων μάλιστα τῶν ἰσοδυναμούντων ὅπου τι δεῖ ἐκ βάθους ἑλκύσαι, ἢ μετασυγκρῖναι. ὅθεν ἀλωπεκίας καταχριόμενος ὁ χυλὸς ἢ ἡ ῥίζα χλωρὰ προστριβομένη, δασύνει. ὑπώπια τε αἴρει καὶ πελιώματα λεία ἡ ῥίζα ἢ ὁ χυλὸς σὺν λιβανωτῷ καὶ κηρῷ ἴσοις. δεῖ δὲ μὴ πλέον δυοῖν ὡρῶν ἐᾶν. μετὰ δὲ ταῦτα πυριᾶν θερμῇ θαλάσσῃ. αἴρει δὲ καὶ ἔφηλιν σὺν μέλιτι καταχρισθείς. καὶ λέπρας ἀφίστησι. φύματά τε ῥήσσει μετὰ θείου καταχριόμενος ὁ χυλός. χρησίμως δὲ καταχρίεται καὶ ἐπὶ τῶν χρονίας ἐχόντων διαθέσεις περὶ πλευρὸν ἢ πνεύμονα, ἢ πόδας ἢ ἄρθρον. χρησιμεύει δὲ καὶ πρὸς ἐπαγωγὴν ἐπὶ τῶν μὴ ἐκ περιτομῆς λειποδέρμων οἴδημα ἐγείρων, ὅπερ καταντλούμενον τε τοῖς λιπαίνουσι μαλαττόμενον, τὸ ἐλλεῖπον τῆς πόσθης ἐκπληροῖ. Περὶ σπαρτίου. κε. ρλδʹ.

Σπάρτιον. οἱ δὲ λοβόν. οἱ δὲ λύγον καλοῦσι. θάμνος ἐστὶ φέρων ῥάβδους μακράς. ἀφύλλους. στερεάς. δυσθραύστους, αἷς τὰς ἀμπέλους δεσμεύουσι. φέρει δὲ λοβοὺς ὥσπερ φασήλους. ἐν οἷς σπερμάτια φακοειδῆ. ἄνθος μήλινον ὥσπερ λευκοΐου. τούτου ὁ καρπὸς καὶ τὰ ἄνθη ποθέντα σὺν μελικράτῳ ὁλκὴ ὀβολῶν ε, καθαίρει ἄνω μετ' ἐντάσεως ὥσπερ ὁ ἐλλέβορος ἀκινδύνως. ὁ δὲ καρπὸς κινεῖ τὴν κάτω κάθαρσιν. καὶ αὐτῶν δὲ τῶν ῥάβδων ἐν ὕδατι βραχεισῶν, εἶτα κοπεισῶν καὶ χυλισθεισῶν, ἰσχιαδικῶν καὶ συναγχικῶν ἐστι βοήθημα. ὅσον κύαθος εἷς πινόμενος νήστεσιν. ἔνιοι δὲ ἐναποβρέξαντες ἅλμῃ ἢ θαλάσσῃ, ἐγκλύζουσι τοὺς ἰσχιαδικούς. ἄγει δὲ αἱματῶδες καὶ ξυσματῶδες. Περὶ σιλύβου. κε. ρλεʹ.

Σίλυβον. ἄκανθα ἐστὶ πλατεῖα. φύλλα ἔχουσα χαμαιλέοντι ὅμοια τῷ λευκῷ. ἥτις ἀρτιφυὴς ἐσθίεται ἑφθὴ σὺν ἐλαίῳ, καὶ ἁλσί. τῆς δὲ ῥίζης ὁ ὀπὸς ὅσον ὁλκὴ ποθεὶς σὺν μελικράτῳ, ἐμέτους κινεῖ. Περὶ βολβοῦ. κε. ρλϛʹ.

Βολβὸς ὁ καλούμενος ἐμετικός, ἔχει τὰ φύλλα ἱμαντωδέστερα. καὶ πολλῷ μακρότερα τοῦ ἐδωδίμου. ῥίζαν ἐοικυῖαν βολβῷ. περὶ ἣν φλοιὸς μέλας. αὕτη ἐσθιομένη καθ' αὑτὴν τε τὸ ἀφέψημα αὐτῆς πινόμενον, ἐμέτους κινεῖ.

Περὶ βαλάνου μυρεψικῆς. κε. ρλζʹ.

Βάλανος μυρεψική. καρπός ἐστι δένδρου μυρίκῃ ἐοικότος. ὅμοιος τῷ λεγομένῳ ποντικῷ καρύῳ. οὗ τὸ ἐντὸς θλιβόμενον ὥσπερ τὰ πικρὰ ἀμύγδαλα, ἐξίησιν ὑγρόν. ᾧ εἰς τὰ πολυτελῆ μύρα ἀντ' ἐλαίου χρῶνται. γεννᾶται δὲ ἐν αἰθιοπίᾳ καὶ αἰγύπτῳ καὶ ἀραβίᾳ. καὶ ἐν τῇ κατὰ ἰουδαίαν πέτρᾳ. διαφέρει δὲ αὐτῆς ἡ νέα καὶ πλήρης. λευκή τε καὶ εὐλεπιστος. ἥτις μετ' ὀξυκράτου ποθεῖσα λεία ὅσον < ὁλκή, σπλῆνα τήκει καὶ καταπλασσομένη δὲ ἐπωφελεῖ μετὰ αἰρίνου ἀλεύρου, τε μετὰ μελικράτου καὶ ἐπὶ ποδαγρικῶν. σὺν ὄξει δὲ ἑψηθεῖσα ἀποσμήχει ψώραν. λέπραν. σὺν νίτρῳ δὲ ἀλφούς. οὐλὰς μελαίνας. σὺν οὔρῳ δὲ αἴρει φακούς, ἰόνθους. ἐφήλεις. ἐξανθήματα ἐν προσώποις. ἐμέτους δὲ κινεῖ καὶ κοιλίαν λύει μετὰ ὑδρομέλιτος. κακοστόμαχος δέ ἐστιν ἱκανῶς, καὶ τὸ ἐξ αὐτῆς, ἔλαιον

ποθὲν

ποθεὶν τὴν κοιλίαν ἐπάγει. στυπτικώτερος δέ ἐστιν ὁ φλοιὸς αὐτῆς. τὸ δὲ ἐκ κοπείσης καὶ ἐκθλιβείσης αὐτῆς ἐκπίεσμα, μίσγεται σμήγμασι τοῖς πρὸς τραχύτητας καὶ κνησμοὺς εὐθετοῦσιν.

Περὶ μυροβαλάνου. ζητητέον ἢ εἰ γνήσιον. κεʹ. φλή.

Μυροβάλανον κίτρινον. ξηραίνει μὲν κατὰ τὴν πρώτην ἀπόστασιν. κινεῖ δὲ ξανθὴν χολήν. τοῦτο δὲ παρ' ἐνίοις λέγεται ξανθόν. μεῖζον δὲ τοῦ χρυσοβαλάνου καὶ εὐτραφέστερον. ὁ μὲν παῦλός φησιν ὅτι ἐστὶ ψυχρὸν καὶ ξηρὸν κατὰ τὴν δευτέραν ἀπόστασιν. ὠφελεῖ δὲ ἐπὶ δριμεῖα ξανθῇ χολῇ διδόμενον. κινεῖ γὰρ καὶ καθαίρει αὐτὴν κατὰ τέχνην διδόμενον. δίδοται δὲ καὶ τοῖς φύματα ἀπὸ χολῆς ἔχουσι. καὶ τοῖς ὠχριῶσιν ὀφθαλμοῖς καὶ μάλιστα τοῖς ἰκτερικοῖς. καὶ τοῖς ἐμπεφραγμένον ἔχουσιν ἧπαρ καὶ σπλῆνα. σὺν γὰρ τῷ κενοῦν, καὶ τονοῖ καὶ σφίγγει τὰ σπλάγχνα. ὁ δὲ ὀρειβάσιος περὶ τούτου φησὶν ὅτι ὠφελεῖ τοὺς χολώδεις πυρετούς. κεφαλαλγίας τε καὶ ἡμικρανίας τὰς ἐπὶ χολῇ γινομένας. πρὸς τὰ φύματα καὶ ψώρας ἐπιπολαζούσας τῷ δέρματι. καὶ τῶν πάντων τῶν ἀπὸ χολῆς συμπτωμάτων. Τὸ μέλαν ὁμοίως ψύχει καὶ ξηραίνει κατὰ τὴν πρώτην ἀπόστασιν. κινεῖ δὲ μέλαιναν χολήν. Τὸ μέγα τὸ λεγόμενον κέπυλε. παρ' ἐνίων ἢ κέβουλε, μέσης κράσεώς ἐστιν ὀλίγον. ἔστι δὲ θερμόν. καὶ κενοῖ τὰ ἐν τῇ κεφαλῇ ὑγρὰ ὡς ἐπίπαν. Τὸ κεκλασμένον ἤτοι τὸ ἀφλέτζιν, ψυχρόν ἐστι καὶ ξηρὸν κατὰ τὴν πρώτην τάξιν. δυναμοῖ δὲ τὸν στόμαχον. καὶ κωλύει τὴν ῥύσιν τῶν τριχῶν. Τὸ μπελελέτζιν ὁμοίως καὶ αὐτὸ ῥωννύει τὸν στόμαχον καὶ τὴν ἕδραν κινεῖ ἐλαφρῶς. Τὸ ὀξυφοινικόν ἐστι ψυχρὸν καὶ ὑγρὸν κατὰ τὴν πρώτην ἀπόστασιν. πραΰνον τὴν ξανθὴν χολὴν ὡς οὐδὲν ἕτερον. πλὴν τοῦ ἰνδικοῦ ῥέου. ὠφελεῖ ἰκτεριῶντας. διψῶντας. κεφαλαλγοῦντας. ῥύπτει δὲ τὴν ἄνω κοιλίαν ἐκ τῶν λυπούντων αὐτὴν χυμῶν. καὶ ὄρεξιν διεγείρει. Ὀρειβάσιος δὲ φησὶν ὠφελεῖν ναυτίας. ἐμέτους. σφάκελον φρενῖτιν. τριταίους δὲ πυρετοὺς εἰς τοὐπίπαν ἀπαλλάσσει, σὺν ἰνδικῷ πινόμενον ῥέῳ καὶ μέλανι κασσίᾳ. καύσους καὶ πυρετοὺς ἰᾶται. πλευρίτιδι βοηθεῖ σὺν ἡδυόσμῳ πινόμενον καὶ σελίνῳ περσικῷ. ὅσον γο͞ αʹ τὸ ποσὸν τῆς δόσεως. Ὁ δὲ πορφύριος λέγει ὅτι πραΰνει τὴν ψυχὴν καὶ πάντα τὰ ἀπὸ θερμότητος κάμνοντα μόρια θεραπεύει καὶ καταπαύει τὰ ἀπὸ θερμότητος χολώδη ῥεύματα. Τὸ χύρπετ θερμόν ἐστι ξηρὸν κατὰ τὴν τρίτην ἀπόστασιν. ὑπάγει δὲ μέλαιναν καὶ φλέγμα ὀλίγον. θεραπεύει δὲ καὶ τὰς χρονίους διαθέσεις. τὰς ἐπὶ ψύξει ἢ μελαγχολικῷ χυμῷ γινομένας. ὠφελεῖ παραπληξίας. ἐπιληψίας. μανίας καὶ μελαγχολίας. ὁ δὲ παῦλός φησιν ὅτι τοῦτο ὑπάγει ῥαδίως. καὶ τονοῖ τὸ σῶμα. οὐ μὴν ἰσχναίνει μετὰ τὴν πόσιν καθάπερ τὰ ἄλλα καθαρτικά. ὁ δὲ μάγνος φησὶν ὅτι διαλύει τοὺς ἐν τοῖς σπλάγχνοις καὶ τοῖς νεφροῖς φλεγματικοὺς χυμούς. ὑπάγει δὲ ῥαδίως μέλανα καὶ φλέγμα. ὁ δὲ ἀρχηγένης λέγει ὅτι ἀναλύει καὶ καθαίρει ἅπαν τὸ σῶμα ἐκ τῆς σαπρίας τῶν χυμῶν. ἔστι δὲ θερμὸν καὶ ξηρὸν καὶ λεπτυντικόν.

Περὶ ναρκίσσου. κεʹ. φλθʹ.

Νάρκισσος. οἱ δὲ νάρκισσος ἄνυδρος. οἱ δὲ αὐτογενές. οἱ δὲ βολβὸς ὁ ἐμετικός. οἱ δὲ λείριον. ῥωμαῖοι. βούλβους μορβιτάριους. ἔνιοι καὶ τοῦτο ὥσπερ τὸ κρίνον λείριον ἐκάλεσαν. τὰ μὲν φύλλα, πράσῳ ἔοικε. λεπτὰ δὲ καὶ μικρότερα κατὰ πολύ. καὶ στενώτερα. καυλὸν κενόν. ἄφυλλον. μείζω ὑπερσπιθαμιαῖον τὸ ὕψος. ἐφ' οὗ ἄνθος λευκὸν ἐν μέσῳ. ἔσωθεν δὲ κροκῶδες. ἐπ' ἐνίων δὲ πορφυροειδές. ῥίζα δὲ λευκή. ἔνδοθεν στρογγύλη. βολβοειδής. καρπὸς ὡς ὑμένι, μέλας. προμήκης. φύεται ὁ κάλλιστος ἐν ὀρεινοῖς τόποις. εὐώδης. ὁ δὲ λοιπὸς πρασίζει.

καὶ βοτανώδη τὴν ἀποφορὰν ἔχει. τούτου ἡ ῥίζα βρωθεῖσα ἑφθὴ καὶ ποθεῖσα, ἐμέτους κινεῖ.
ἁρμόζει δὲ καὶ πυρικαύτοις σὺν μέλιτι λεία. καὶ τὰς περὶ νεῦρα διακοπὰς πα-
ρακολλᾷ καταπλασσομένη. στρέμματά τε σφυρῶν καὶ τὰ περὶ ἄρθρα χρόνια ἀλγήμα-
τα λεία σὺν μέλιτι καταπλασθεῖσα ὀνίνησι. καθαίρει καὶ ἔφηλιν καὶ ἀλφὸν σὺν κνίδης
σπέρματι καὶ ὄξει. καὶ ὀρόβῳ δὲ καὶ μέλιτι τὰς ἀκαθαρσίας τῶν ἑλκῶν ἀποκαθαίρει. ἔτι τὰ
δύσπεπτα τῶν ἀποστημάτων ῥήσσει. ἄγει καὶ σκόλοπας σὺν αἰρίνῳ ἀλεύρῳ καὶ μέλιτι
καταπλασσομένη.

Περὶ ἱπποφαοῦς. κεφ. τμʹ.

Ἱπποφαές. οἱ δὲ ἱπποφυές. οἱ δὲ ἱπποφανές. οἱ δὲ ἵππιον. οἱ δὲ ἐχῖνον. οἱ δὲ πλεκῖνος. ῥω-
μαῖοι λαππάγω. οἱ δὲ λαππολάμερα καλοῦσιν. ᾧ γναφεύουσι τὰ ἱμάτια. φύεται μὲν
ἐν παραθαλαττίοις καὶ ἀμμώδεσι τόποις. θάμνος δέ ἐστι φρυγανώδης. πυκνός. ἀμφιλα-
φής. φύλλα ἔχων μακρὰ πρὸς τὰ τῆς ἐλαίας. μακρότερα δὲ καὶ μαλακώτερα. καὶ μεταξὺ
ἀκάνθας ξηρὰς ὑπολεύκους. γωνιοειδεῖς. ἀπ᾽ ἀλλήλων διεστώσας. ἄνθη κορύμβοις ἐοικότα
κισσοῦ, ὡς βοτρύδια προσκείμενα ἀλλήλοις. πλὴν μικρότερα καὶ μαλακά. καὶ με-
τὰ τοῦ λευκοῦ φοινίσσοντα ἐκ μέρους. ῥίζα παχεῖα καὶ μαλακή. ὀποῦ μεστή. γευσα-
μένῳ πικρά. ὀπιζομένη ὥσπερ θαψία. ἀποτίθεται δὲ καθ᾽ ἑαυτὸν ὁ ὀπὸς καὶ σὺν ὀροβίνῳ
ἀλεύρῳ ἀναλαμβανόμενος καὶ ξηραινόμενος. καθαίρει δὲ χολώδη. ὑδατώδη καὶ φλε-
γματώδη, κάτω ὅσον ὀβολὸς ἀκέραιος. τοῦ δὲ μετὰ τοῦ ὀροβίνου τριώβολον σὺν μελι-
κράτῳ. καὶ ὁ θάμνος δὲ σὺν ταῖς ῥίζαις ξηραινόμενος κόπτεται. καὶ δίδοται λεῖος
μετὰ μελικράτου κοτύλης μιᾶς ἡμισείας. γίνεται δὲ καὶ χύλισμα τῆς ῥίζης καὶ τῆς
πόας ὥσπερ ἐπὶ τῆς θαψίας. δίδοται δὲ τούτου ∠ αʹ εἰς τὰς καθάρσεις.

Περὶ ἱπποφαίστου. κεφ. τμαʹ.

Ἱππόφαιστον. οἱ δὲ καὶ τοῦτο ἱπποφαὲς καλοῦσι. φύεται ἐν τοῖς αὐτοῖς τόποις ἐν οἷς καὶ
τὸ ἱπποφαές. καὶ αὐτὸ γναφικῆς ἀκάνθης εἶδος ὑπάρχον. ἔστι δὲ χαμαιπετές. ἔχον μό-
νον φυλλάρια μικρά. ἀκανθώδη. καὶ κεφάλια χαῦνα. οὔτε δὲ καυλὸν οὔτε ἄν-
θος φέρει. ῥίζαν δὲ παχεῖαν καὶ μαλακήν. ταύτης τὰ φύλλα καὶ τὴν ῥίζαν καὶ τὴν
κεφαλὴν χυλίσας, ξήραινε καὶ δίδου ὁλκὴν τριωβόλου μετὰ μελικράτου ᾧ βούλει·
ἡ γὰρ διὰ τούτου κάθαρσις, ὕδωρ καὶ φλέγμα ἄγει. ἰδίως δὲ ὀρθοπνοίαις ἁρμόζει καὶ
ἐπιληψίαις καὶ τοῖς περὶ νεῦρα πάθεσιν ἡ διὰ τούτου κάθαρσις.

Περὶ κίκεως. κεφ. τμβʹ.

Κίκι ἢ κρότων. οἱ δὲ σήσαμον ἄγριον. οἱ δὲ σέσελι κύπριον. οἱ δὲ κρότωνα. αἰγύπτιοι σού-
θαμνα. οἱ δὲ τρίξιν. προφῆται αἷμα πυρετοῦ. ῥωμαῖοι ῥικίνουμ. οἱ δὲ λοῦπα. ὠνό-
μασται κρότων, διὰ τὴν ὡς πρὸς τὸ ζῶον ἐμφέρειαν τοῦ σπέρματος. δένδρον δέ ἐστι συ-
κῆς μικρᾶς μέγεθος ἔχον. φύλλα δὲ ὅμοια πλατάνῳ. μείζονα δὲ καὶ λειότερα καὶ με-
λανώτερα. τὰ δὲ στελέχη καὶ τὰς κραδὰς κοῖλα καλάμου τρόπον ἔχει. καρπὸν δὲ ἐν
βότρυσι τραχέσι. λεπισθέντα, ὅμοιον κρότωνι τῷ ζώῳ. ἐξ οὗ καὶ ἀποθλίβεται τὸ λεγό-
μενον κίκινον ἔλαιον. ἄβρωτον μέν. ἄλλως δὲ χρήσιμον εἰς λύχνους καὶ ἐμπλάστρους.
καθαρθέντες δὲ ὅσον λʹ κόκκοι τὸν ἀριθμὸν καὶ ποθέντες λεῖοι, ἄγουσι κατὰ κοιλίαν φλέ-
γμα καὶ χολὴν καὶ ὕδωρ. κινοῦσι δὲ καὶ ἔμετον. ἔστι δὲ λίαν ἀηδὴς καὶ ἐργώδης ἡ τοιαύτη
κάθαρσις. ἀνατρέπουσα στόμαχον ἰσχυρῶς. κοπεῖσα δὲ καὶ καταπλασθεῖσα ἰόνθους καὶ
ἐφήλεις καθαίρει. τὰ δὲ φύλλα τριβέντα μετὰ παιπάλης ἀλφίτου, ὀφθαλμῶν οἰδήμα-

τὰ φλεγμονὰς παύει. τε σπαργῶντας μαστούς. ἐρυσιπέλατά τε σβέννυσι καθ' ἑαυτὰ καὶ μετ' ὄξους καταπλασσόμενα.

Περὶ τιθυμάλων. ρξε΄. ψμγ΄.

Τιθυμάλων εἴδη ζ΄. ὧν ὁ μὲν ἄρρην χαρακίας καλεῖται. ὑπὸ δέ τινων κωμήτης. ἢ ἀμυγδαλοειδὴς ἢ κωβιὸς ὀνομάζεται. ὁ δέ τις θῆλυς ἢ μυρτίτης. ὃν τε καρυίτην ἢ μυρσινίτην καλοῦσιν. ὁ δὲ παράλιος. ὃν ἔνιοι τιθυμαλίδα ἐκάλεσαν. ὁ δέ τις ἡλιοσκόπιος. ὁ δὲ κυπαρισσίας. ὁ δὲ δενδρώδης. ὁ δὲ πλατύφυλλος. Τοῦ δὴ χαρακίου καλουμένου, καυλοὶ μὲν, ὑπὲρ πῆχυν ἐνερευθεῖς. ὀποῦ δριμέος καὶ λευκοῦ μεστοί. φύλλα δὲ περὶ τὰς ῥάβδους ὅμοια ἐλαίᾳ. μακρότερα δὲ καὶ στενώτερα. ῥίζα ἁδρὰ καὶ ξυλώδης. ἐπ' ἄκρων δὲ τῶν καυλῶν, κόμη θρυοειδῶν ῥαβδίων. καὶ ὑπ' αὐτῶν ὑπόκοιλα ὅμοια πυέλοισιν. ἐν οἷς ὁ καρπός. φύεται ἐν τραχέσι καὶ ὀρεινοῖς τόποις. δύναμιν δὲ ἔχει ὁ ὀπὸς καθαρτικὴν τῆς κάτω κοιλίας. ἄγων φλέγμα καὶ χολὴν ὀβολῶν β΄ πλῆθος λαμβανόμενος μετ' ὀξυκράτου. σὺν μελικράτῳ δὲ καὶ ἔμετον κινεῖ. ὀπίζεται δὲ περὶ τὸν τρυγητόν. συναχθεισῶν τῶν ῥάβδων καὶ ἀποτμηθεισῶν. ἐγκεκλεῖσθαι δὲ αὐτὰς δεῖ εἰς ἀγγεῖον. ἔνιοι δὲ ὀρόβινον ἄλευρον μιγνύντες, συναναπλάσσουσιν ὀροβιαῖα μεγέθη. τινὲς δὲ εἰς τὰ ξηραινόμενα σῦκα ἀποστάζουσι σταλαγμοὺς γ΄ ἢ δ΄. καὶ ξηραίνοντες ἀποτίθενται. καθ' ἑαυτὸν δὲ τριβόμενος ἐν θυίᾳ ἀναπλάσσεται καὶ ἀποτίθεται. ἐν δὲ τῷ ὀπίζειν οὐ δεῖ κατὰ ἄνεμον ἵστασθαι. οὐδὲ τὰς χεῖρας ἄγειν τοῖς ὀφθαλμοῖς. ἀλλὰ καὶ πρὸ τοῦ ὀπίζειν τὸ σῶμα δεῖ χρίειν στέατι ἢ ἐλαίῳ μετ' οἴνου καὶ μάλιστα πρόσωπον καὶ τράχηλον καὶ ὄρχεον. τραχύνει δὲ καὶ τὴν φάρυγγα. ὅθεν δεῖ τὰ καταπότια περιπλάττειν κηρῷ ἢ μέλιτι ἑφθῷ. καὶ οὕτως διδόναι. ἰσχάδες μέχρι δύο ἢ τρεῖς λαμβανόμεναι, αὐτάρκεις εἰσὶ πρὸς κάθαρσιν. ψιλοῖ δὲ καὶ τρίχας ὁ ὀπὸς πρόσφατος ἐπιχρισθεὶς μετ' ἐλαίου, ἐν ἡλίῳ. καὶ τὰς ἐπιγινομένας δὲ ξανθὰς καὶ λεπτὰς ποιεῖ. καὶ τέλος ἐκφθείρει πάσας. ἐντίθεται δὲ καὶ τοῖς βρώμασι τῶν ὀδόντων κουφίζων τὰ ἀλγήματα. κηρῷ δὲ δεῖ τοὺς ὀδόντας ἐμπλάττειν. ἵνα μὴ παραρρυεὶς κακώσῃ τὴν φάρυγγα ἢ τὴν γλῶτταν. αἴρει δὲ μυρμηκίας. καὶ ἀκροχορδόνας καὶ θύμους καὶ λειχῆνας ἐπιχριόμενος. ἁρμόζει τε πρὸς πτερύγια καὶ ἄνθρακας. φαγεδαίνας. γαγγραίνας. σύριγγας. καὶ ὁ καρπὸς δὲ φθινοπώρῳ συλλεγείς. καὶ ξηρανθεὶς ἐν ἡλίῳ. κοπείς τε κούφως τε ἀποβρασθεὶς καθαρῶς ἀποτίθεται. καὶ τὰ φύλλα ὁμοίως ξηρά. ποιεῖ δὲ καὶ ὁ καρπὸς καὶ τὰ φύλλα τὰ αὐτὰ τῷ ὀπῷ. πλῆθος ἥμισυ ὀξυβάφου ποτιζόμενα. ἔνιοι δὲ καὶ ταριχεύουσιν αὐτά. μιγνύντες τῷ διὰ τοῦ γάλακτος λεπιδίῳ. καὶ τυρῷ κοπτῷ. καὶ ἡ ῥίζα δὲ ἐπιπασθεῖσα < α΄ σὺν ὑδρομέλιτι καὶ ποθεῖσα, ἄγει κατὰ κοιλίαν. ἑψηθεῖσα δὲ σὺν ὄξει καὶ διακλυζομένη, ὀδονταλγίας βοηθεῖ.

Περὶ τοῦ θήλεως.

Ὁ δὲ θῆλυς ὃν ἔνιοι μυρσινίτην ἢ καρυίτην ἐκάλεσαν, προσεμφερὴς τῷ δαφνοειδεῖ τὴν φύσιν καὶ τὰ φύλλα ὅμοια ἔχει μυρσίνῃ. μείζονα δὲ καὶ στερεά, ἐπ' ἄκρου ὀξέα καὶ ἀκανθώδη. κλήματα δὲ ἀπὸ τῆς ῥίζης σπιθαμιαῖα ἀφίησι. τὸν δὲ καρπὸν φέρει παρ' ἐνιαυτόν. καρύῳ ὅμοιον. ἠσυχῇ δάκνοντα τὴν γλῶσσαν. ἐν τραχέσι δὲ χωρίοις καὶ οὗτος φύεται. δύναμιν δὲ ἔχει ὁ ὀπὸς καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς τε τὰ φύλλα ὁμοίαν τῷ πρὸ αὐτοῦ. ἐμετικώτερος μέντοι ἐκεῖνος τούτου ἐστίν.

Περὶ τοῦ παραλίου.

Ὁ δὲ παράλιος λεγόμενος τιθύμαλος, ὃν ἔνιοι τιθυμαλίδα ἢ μήκωνα ἐκάλεσαν, φύεται ἐν παραθαλασσίοις τόποις. κλῶνας δὲ ἔχει σπιθαμιαίους ὑπερύθρους. ἐκ ς΄ ἀπὸ τῆς ῥίζης

περὶ οὓς τὰ φύλλα στοιχηδὸν μικρά, ὑπόστενα, προμήκη, ἐοικότα λίνῳ. κεφαλὴν δὲ ἐπ' ἄκρου περιφερῆ, ἐν ᾗ ὁ καρπὸς ὡς ὄροβος, ποικίλος. αὕτη λευκά. ὅλος δὲ ὁ θάμνος καὶ ἡ ῥίζα, ὀποῦ λευκοῦ μεστή. ἡ τούτου χρῆσις καὶ ἀπόθεσις, ὁμοία ἐστὶ τοῖς προειρημένοις.

Περὶ τοῦ ἡλιοσκοπίου.

Ὁ δὲ ἡλιοσκόπιος λεγόμενος, ἀνδράχνῃ ὅμοια φύλλα ἔχει, λεπτότερα δὲ καὶ περιφερέστερα. κλῶνας δὲ ἀφίησιν ἀπὸ τῆς ῥίζης δ' ἢ ε'. σπιθαμιαίους λεπτοὺς καὶ ἐρυθρούς, ὀποῦ λευκοῦ μεστοὺς πολλοῦ. κεφαλὴ δὲ ἀνηθοειδής. καὶ ὁ καρπὸς δὲ ὥσπερ ἐν κεφαλίοις. συμπεριφέρεται δὲ τούτου ἡ κόμη τῇ τοῦ ἡλίου κλίσει. ὅθεν καὶ ὠνόμασται ἡλιοσκόπιος. ἐν ἐρειπίοις δὲ μάλιστα καὶ περὶ τὰς πόλεις φύεται. συλλέγεται δὲ ὁ ὀπὸς καὶ ὁ καρπὸς ὥσπερ καὶ τῶν ἄλλων. δύναμιν ἔχων τὴν αὐτὴν τοῖς προτέροις ἀλλ' οὐχ οὕτως ἐπιτεταμένην.

Περὶ κυπαρισσίου.

Ὁ δὲ κυπαρισσίας, καυλὸν μὲν ἀνίησι σπιθαμιαῖον ἢ καὶ μείζονα, ὑπέρυθρον. ἐξ οὗ βεβλάστηκε τὰ φύλλα τοῖς τῆς πίτυος ὅμοια, τρυφερώτερα μέντοι καὶ λεπτότερα. καὶ καθόλου ἔοικε πίτυι ἀρτιφυεῖ. ὅθεν καὶ ὠνόμασται. πεπλήρωται δὲ καὶ οὗτος ὀποῦ λευκοῦ. δύναμιν δὲ ἔχει ὁμοίαν τοῖς πρὸ αὐτοῦ.

Περὶ τοῦ ἐν ταῖς πέτραις φυομένου.

Ὁ δὲ ἐν ταῖς πέτραις φυόμενος δενδροειδὴς δὲ καλούμενος, ἀμφιλαφὴς ἄνωθεν καὶ πολύκομος. ὀποῦ μεστός. ὑπέρυθρος τοὺς κλάδους. περὶ οὓς τὰ φύλλα μυρσίνῃ λεπτῇ ἢ προσεοικότα. καρπὸς δὲ ὅμοιος τῷ τοῦ χαρακίου. παραπλησίως δὲ καὶ οὗτος ἀποτίθεται. καὶ ἐνεργεῖ ὁμοίως τοῖς προειρημένοις.

Περὶ πλατυφύλλου.

Ὁ δὲ πλατύφυλλος φλόμῳ ἔοικε. καὶ αὐτοῦ δὲ ἡ ῥίζα καὶ ὁ ὀπὸς καὶ τὰ φύλλα, ἄγει ὑδατώδη κατὰ κοιλίαν. ἀποκτείνει δὲ καὶ τοὺς ἰχθύας κοπεὶς καὶ διεθεὶς τῷ ὕδατι. καὶ οἱ προεγγεγραμμένοι δὲ τὸ αὐτὸ δρῶσι.

Περὶ πιτυούσης. κε'. φμδ'.

Πιτυοῦσα. οἱ δὲ κλῆμα. οἱ δὲ κράμβιον. οἱ δὲ πάραλιον. οἱ δὲ κανωπικὸν καλοῦσιν. εἴδει δὲ δοκεῖ διαφέρειν τοῦ κυπαρισσίου τιθυμάλου. ὅθεν καὶ εἶδος ἐν αὐτοῖς καταριθμεῖται. ἀνίησι δὲ καυλὸν πήχεως μείζονα πολυγόνατον φυλλαρίοις ὀξέσι λεπτοῖς κατειλημμένον, ἐμφερέσι τοῖς τῆς πίτυος. αὕτη μικρὰ ὡσεὶ πορφυρᾶ. καρπὸν δὲ πλατὺν ὡς φακόν. ῥίζαν ἣν καλοῦσι τούρπετ. λευκὴν παχεῖαν ὀποῦ μεστήν. εὑρίσκεται δὲ κατὰ τόπους σφόδρα εὐμεγέθης ὁ θάμνος. καθαίρει δὲ κάτω ἡ μὲν ῥίζα, < β' ὅλη δοθεῖσα σὺν μελικράτῳ. τοῦ δὲ καρποῦ α'. τοῦ δὲ ὀποῦ ὅσον κοχλιάριον ἐν καταποτίῳ ἀναληφθέντος ἀλεύρῳ. τῶν δὲ φύλλων ὁλκαὶ γ'.

Περὶ λαθυρίδος.

Λαθυρίς. οἱ δὲ, καὶ ταύτην τιθύμαλον καλοῦσι. καταριθμοῦντες καὶ αὐτὴν ἐν τοῖς τιθυμάλοις. καυλὸν ἀνίησι πήχεως τὸ ὕψος, κενόν. πάχος δακτύλου. ἐπ' ἄκρου δὲ αὐτοῦ μασχάλαι. φύλλα δὲ τὰ μὲν ἐπὶ τοῦ καυλοῦ ἐπιμήκη, ὅμοια τοῖς τῆς ἀμυγδαλῆς, πλατύτερα δὲ καὶ λειότερα. τὰ δὲ ἐπ' ἄκρων τῶν κλωνίων μακρότερα. ὥσπερ ἀριστολοχίας ἢ κισσοῦ τοῦ ἐπιμήκους. καρπὸν δὲ ἔχει ἐπ' ἄκρων τῶν κλάδων τρίχωρον. περιφερῆ ὥσπερ κάππαριν. ἐν ᾧ τρία σπερμάτια διειργόμενα ἐλύτροις ἀπ' ἀλλήλων. περιφερῆ. μείζονα ὀρόβων. λεπισθέντα δὲ λευκὰ καὶ γλυκέα ἐν τῇ γεύσει. ῥίζα λεπτὴ καὶ ἄχρηστος. ὅλος δὲ ὁ θάμνος ὀποῦ μεστὸς ὥσπερ τιθύμαλος. δύναμιν δὲ ἔχει καθαρτικὴν κοιλίας τὰ σπέρματα, ὅσον ζ' ἢ η' τὸν ἀριθμὸν λαμβανόμενα ἐν καταποτίῳ. ἢ ἐσθιόμενα ἢ καταπινόμενα μετὰ ἰσχάδων ἢ φοινίκων ὕδατος ψυχροῦ ἐπιρροφουμένου.

ἄγει δὲ φλέγμα καὶ χολὴν καὶ ὕδωρ. καὶ ὁ ὀπὸς ἀναληφθεὶς ὥσπερ ὁ τοῦ τιθυμάλλου· τὸ αὐτὸ ποιεῖ. συνέψεται δὲ σὺν ὄρνιθι ἢ λαχάνοις τὰ φύλλα πρὸς τὴν αὐτὴν ἐνέργειαν.

Περὶ πέπλου. κεφ. ρμδʹ.

Πέπλος. οἱ δὲ, συκῆν. οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσι. θαμνίσκος ἐστὶν ὀποῦ λευκοῦ μεστός. ἔχων φύλλον μικρὸν ὅμοιον πηγάνω. πλατύτερον δέ. ἡ δὲ σύμπασα κόμη ὡς σπιθαμῆς. περιφερής. ἐκκεχυμένη ἐπὶ τῆς γῆς. καὶ ὑπὸ τοῖς φύλλοις. καρπὸς μικρὸς στρογγύλος, ἥττων τοῦ λευκῆς μήκωνος. πολύχρηστος δὲ ἡ πόα. ῥίζα ἔχουσα μίαν ἄχρηστον. ἀφ᾽ ἧς ὅλος ὁ θάμνος πέφυκε. γεννᾶται δὲ ἐν κήποις καὶ ἀμπελῶσι. συνάγεται δὲ ἐν πυραμητῶ ξηραινομένη ἐν σκιᾷ καὶ συνεχῶς στρεφομένη. ἀποτίθεται δὲ ὁ καρπὸς κοπεὶς καὶ ἀποβραχθείς. ἄγει δὲ φλέγμα καὶ χολὴν ὀξυβάφου πλῆθος, μετὰ ὑδρομέλιτος κυάθου πινόμενος. καὶ ἐν ἑψήμασι δὲ μισγομένη ταράσσει τὴν κοιλίαν ταριχεύεται δὲ εἰς ἁλμαίας.

Περὶ πεπλίδος. κεφ. ρμεʹ.

Πεπλίς. οἱ δὲ ἀνδράχνην ἀγρίαν. ἱπποκράτης δὲ πέπλιον καλεῖ. φύεται μάλιστα ἐν παραθαλασσίοις τόποις. θάμνος ἀμφιλαφής. ὀποῦ μεστὸς λευκοῦ. φύλλον ἔχων ὅμοιον τῇ κηπαίᾳ ἀνδράχνῃ. περιφερὲς δὲ καὶ ἐκ τῶν κάτωθεν ἐνερευθές. καὶ ὁ καρπὸς δὲ στρογγύλος ὑποκάτω τῶν φύλλων. ὥσπερ τοῦ πέπλου. πυρώδης τῇ γεύσει. ῥίζα λεπτή. μία. ἄχρηστος. συλλέγεται δὲ καὶ ἀποτίθεται. καὶ δίδοται ὥσπερ ὁ πέπλος. καὶ ταριχεύεται. δύναμιν δὲ ἔχει τὴν αὐτήν.

Περὶ χαμαισύκης. κεφ. ρμϛʹ.

Χαμαισύκην. οἱ δὲ συκῆν. οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσι. κλῶνας ἀνίησι τετραδακτύλους ἐπὶ γῆς ἐρριμμένους, περιφερεῖς. ὀποῦ μεστούς. φύλλα φακοειδῆ. τῷ πέπλῳ ὅμοια. μικρὰ. λεπτὰ πρὸς τῇ γῇ. καρπὸς δὲ ὑπὸ τοῖς φύλλοις στρογγύλος ὡς πέπλου. οὔτε δὲ ἄνθος οὔτε καυλὸν ἔχει. ῥίζαν λεπτὴν καὶ ἄχρηστον. δύναμιν δὲ ἔχουσιν οἱ κλῶνες λειανθέντες σὺν οἴνῳ, τὰς περὶ μήτραν ὀδύνας παύειν, ἀντὶ πεσσοῦ προστεθέντες. καταπλασσόμενοι δὲ οἰδήματα καὶ ἀκροχορδόνας καὶ μυρμηκίας αἴρουσιν. ἑφθοὶ ἢ ἐσθιόμενοι κοιλίαν ἐκλύουσι. σὺν ὄξει αὐτῶν δὲ ὁ ὀπὸς τὰ αὐτὰ δρᾷ. καὶ καταχριόμενος, σκορπίου πληγῇ βοηθεῖ. ἁρμόζει καὶ πρὸς ἀμβλυωπίαν καὶ ἀχλύν. καὶ ἀρχομένας ὑποχύσεις. οὐλάς. νεφέλια σὺν μέλιτι ἐγχριόμενος. φύεται ἐν πετρώδεσι καὶ αὐχμηροῖς τόποις.

Περὶ σκαμμωνίας. κεφ. ρμζʹ.

Σκαμμωνία. οἱ δὲ σκαμβωνίας ῥίζα. οἱ δὲ κολοφωνία. οἱ δὲ δακτύλιον. ῥωμαῖοι κολοφώνιουμ. προφῆται ἀποπλεύμονος. αἰγύπτιοι σάνιλουμ. κλῶνας ἀνίησι πολλούς, ἀπὸ μιᾶς ῥίζης τριπήχεις. λιπαρούς. ἐμφαίνοντάς τι παχύτητος. καὶ τὰ φύλλα δὲ δασέα. ὅμοια ἐλξίνῃ ἢ κισσῷ. μαλακώτερα μέντοι καὶ τριγωνοειδῆ. ἄνθη λευκὰ περιφερῆ. κοῖλα ὡς οἱ κάλαθοι. βαρύοσμα. ῥίζα δὲ εὐμήκης. παχεῖα ὅσον πῆχυς λευκή. βαρύοσμος. ὀποῦ μεστή. συλλέγεται δὲ ὁ ὀπὸς τῆς κεφαλῆς ἀπὸ τῆς ῥίζης ἀφαιρουμένης. καὶ θολοειδῶς τεμνομένης εἰς κοιλότητα. συρρεῖ γὰρ εἰς αὐτὴν ὁ ὀπὸς καὶ οὕτως ἀναλαμβάνεται εἰς μύακας. ἔνιοι δὲ τὴν γῆν ὀρύξαντες, θολοειδῶς, καρύας φύλλα ὑποθέντες, καταχέουσι τὸν ὀπόν. καὶ οὕτω ξηρανθέντα ἀναιροῦνται. ἔστι δὲ καλὸς ὁ διαυγὴς καὶ κοῦφος. ἀραιός. ταυροκολλώδης τὴν χρόαν. σήραγγας ἔχων λεπτάς. σπογγώδης. τοιοῦτος δέ ἐστιν ὁ ἐκ μυσίας τῆς κατὰ τὴν ἀσίαν κομιζόμενος. μὴ (προσέχειν δὲ μόνον τῷ λευκαίνεσθαι,

αὐτὸν κατὰ τὴν τῆς γλώττης δῆξιν. τοῦτο γὰρ γίνεται καὶ παραμιγέντος αὐτῷ ὀποῦ τιθυμάλλου. μᾶλλον δὲ τοῖς προειρημένοις. καὶ τῷ μὴ λίαν πυροῦν τὴν γλῶσσαν. ὅπερ γίνεται τιθυμάλλου μιγέντος. ὁ δὲ συριακὸς καὶ ὁ ἐν ἰουδαίᾳ γεννώμενος, χείριστοι. βαρεῖς. πυκνοί. δολούμενοι τιθυμάλλῳ καὶ ὀροβίνῳ ἀλεύρῳ. δύναμιν δὲ ἔχει ὁ ὀπὸς ληφθεὶς σὺν μελικράτῳ, ἢ ὕδατι πλῆθος < ἢ τετρωβόλου, καθαίρειν κάτω χολὴν καὶ φλέγμα. εἰς δὲ τὸ λῦσαι τὴν κοιλίαν ἀρκέσουσιν ὀβολοὶ β' μετὰ σησάμου ἢ τινὸς ἄλλου σπέρματος λαμβανόμενοι. δίδοται καὶ πρὸς ἐνεργεστέραν κάθαρσιν, τοῦ μὲν ὀποῦ τριώβολον. ἐλλεβόρου δὲ μέλανος ὀβολοὶ β'. καὶ ἀλόης < α'. σκευάζονται δὲ καὶ ἅλες καθαρτικοὶ πρὸς κυάθους ς' τῶν ἁλῶν ὁλκῶν κ' τῆς σκαμμωνίας τοῦ ὀποῦ μισγομένου. λαμβάνεται δὲ πρὸς δύναμιν τὸ μὲν πλεῖον, τρία κοχλιάρια. μέσον δὲ β'. τὸ δὲ ἐλάχιστον α'. καθαίρει δὲ καὶ τῆς ῥίζης < α' ἢ < β' σὺν οἷς εἴρηται. ἔνιοι δὲ ἀφέψοντες αὐτὴν, πίνουσι. συνεψηθεῖσα δὲ ὄξει καὶ λεανθεῖσα μετὰ ἀλεύρου κριθίνου, ἰσχιαδικῶν ἐστι κατάπλασμα. ὁ δὲ ὀπὸς προστιθέμενος ἐν ἐρίῳ τῇ μήτρᾳ, ἔμβρυα φθείρει. διαφορεῖ δὲ καὶ φύματα σὺν μέλιτι ἢ ἐλαίῳ καταχριόμενος. ἑψηθεὶς δὲ ἐν ὄξει καὶ καταχρισθεὶς, λέπρας ἐξάγει. κεφαλαλγίας τε χρονίας ἐστὶν ἐπίβρεγμα σὺν ὄξει καὶ ῥοδίνῳ.

Περὶ χαμελαίας. κεφ. ψμή.

Χαμελαία. οἱ δὲ πυρὸς ἄχνη ἢ ἄκνηστος. οἱ δὲ, χαμελαία μέλαινα. οἱ δὲ ἡράκλειον, οἱ δὲ βδελυρά. οἱ δὲ κόκκος κνίδειος. ῥωμαῖοι κιτοκάκιουμ. οἱ δὲ [illegible]. οἱ δὲ ὀλεαστέλλουμ. κλῶνας μὲν ἔχει σπιθαμιαίους. ὁ δὲ θάμνος φρυγανώδης. φύλλα ἔχει ἐλαίᾳ παραπλήσια. λεπτότερα δὲ καὶ πικρά. δάκνοντα τὴν γεῦσιν. καὶ χαράττοντα τὴν ἀρτηρίαν. ταύτης τὰ φύλλα κάτω καθαίρει φλέγμα καὶ χολὴν μάλιστα ἐν καταποτίῳ λαμβανόμενα. μισγομένου διπλασίονος ἀψινθίου πρὸς ἓν μέρος τῆς χαμελαίας. ἀναλαμβανέσθω δὲ ὑδρομέλιτι εἰς καταπότιον. ἔστι δὲ ἄπεπτα. διαχωρεῖται γὰρ ὅσα λαμβάνεται. ἀναλαμβανόμενα λεῖα τὰ φύλλα μετὰ μέλιτος ἀνακαθαίρει τὰ ῥυπαρὰ ἕλκη καὶ ἐσχαρωμένα.

Περὶ θυμελέας. κεφ. ψμθ'.

Θυμελαία. οἱ δὲ χαμελαίαν. οἱ δὲ πυρὸς ἄχνην. ἢ κέστρον ἢ κνέωρον καλοῦσιν. ἐκ ταύτης ὁ κνίδειος κόκκος καρπὸς ὢν συλλέγεται. ὃν σύροι μὲν ἀπόλιμον καλοῦσιν. οἱ δὲ λῖνον. διὰ τὸ εἶναι τὸν σπαρτῷ λίνῳ θάμνον τῇ φύσει παρόμοιον. ῥάβδους δὲ ἀνίησι καλὰς καὶ λεπτὰς ὅσον διπήχεις. τὰ δὲ φύλλα χαμελαίᾳ ὅμοια. πλὴν στενώτερα καὶ λιπαρώτερα. ὑπόγλισχρα ἐν τῷ διαμασᾶσθαι καὶ κολλώδη. ἄνθη λευκά. καὶ μεταξὺ αὐτῶν ὁ καρπὸς, ὡς μύρτον μικρὸς στρογγύλος. ἐν ἀρχῇ μὲν χλωρός. αὖθις δὲ ἐρυθρός. τὸ δὲ περικάρπιον σκληρὸν καὶ μέλαν. τὸ δὲ ἐντὸς λευκόν. ὅπερ καθαίρει κάτω χολὴν καὶ φλέγμα καὶ ὕδωρ, ὅσον κ' κόκκων τὸ ἐντὸς ποθέν. καίει δὲ τὴν φάρυγγα. διὸ μετὰ ἀλεύρου ἢ ἀλφίτου δοτέον. ἢ ἐν ῥαγὶ σταφυλῆς ἢ μέλιτι ἑφθῷ περιειλημμένον καταπιεῖν. συγχρίει δὲ καὶ τοὺς δυσιδρῶτας λεῖον μετὰ νίτρου καὶ ὄξους. τὰ δὲ φύλλα ἅπερ ἰδίως καλεῖται κνέωρον, συλλέγειν δεῖ περὶ τὸν πυραμητόν. καὶ ἀποτίθεσθαι ξηράναντας ἐν σκιᾷ. διδόντας δὲ δεῖ κόπτειν καὶ ἀφαιρεῖν τὰς ἐν αὐτοῖς ἶνας. καθαίρει δὲ ἐπιπλασσόμενον ὅσον ὀξυβάφου πλῆθος μετὰ κράματος ἄγον ὑδατώδες. μετριωτέραν δὲ ποιεῖ τὴν κάθαρσιν μιχθὲν ἑφθῇ φακῇ. καὶ λαχάνοις τριπτοῖς. ἀποτίθεται δὲ λεῖα ἀναληφθέντα ὄμφακος χυλῷ εἰς ἀρτίσκους. ἔστι δὲ κακοστό-

μαχος

μαχος ἢ βοτάνη. προστεθεῖσα δὲ ἔμβρυα κτείνει. Φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. πλανῶνται δὲ νομίζοντες τὸν κνίδειον κόκκον, τὸν χαμελαίας εἶναι καρπόν. ἀπατώμενοι διὰ τὸ τῶν φύλλων ὁμοειδές. Περὶ ἀκτῆς. κεφ. ρνʹ.

Ἀκτή. οἱ δὲ δένδρον ἄρκτου. οἱ δὲ ἥμερον. ῥωμαῖοι σαμβούκουμ. γάλλοι σκοβιήμ. δακοὶ σέβα. διττή ἐστιν. ἡ μὲν, γάρ τις ἐστὶ δενδρώδης. κλάδους καλαμοειδεῖς ἔχουσα. στρογγύλους. ὑποκοίλους. ὑπολεύκους. εὐμήκεις. τὰ φύλλα γ ἢ δ ἐκ διαστημάτων περὶ τὴν ῥάβδον καρύᾳ βασιλικῇ ὅμοια. βαρύοσμά τε καὶ τμητικώτερα. ἐπ' ἄκρων δὲ τῶν κλάδων ἢ τῶν καυλῶν, σκιάδια περιφερῆ ἔχοντα. ἄνθη λευκά. καρπὸν δὲ ἐοικότα τερμίνθῳ ἐν τῷ μέλανι. ὑποπόρφυρον. βοτρυώδη. πολύχυλον. οἰνώδη.

Περὶ χαμαιάκτης. κεφ. ρναʹ.

Τὸ δὲ ἕτερον αὐτῆς χαμαιάκτη καλεῖται. οἱ δὲ ἑλιοσάκτη. οἱ δὲ ἀγρία ἀκτή. οἱ δὲ εὐβοϊκή. ῥωμαῖοι ἔβουλουμ. γάλλοι δουκωνέ. δακοὶ ὄλμα. αὕτη χαμαιπετὴς οὖσα ἐλάσσων ἐστὶ καὶ βοτανωδεστέρα. καυλὸν ἔχουσα τετράγωνον καὶ πολυγόνατον. τὰ δὲ φύλλα ἐκ διαστημάτων περὶ ἕκαστον γόνυ πτερωμένα. ὅμοια ἀμυγδαλῇ. κεχαραγμένα δὲ κύκλῳ, καὶ μακρότερα. βαρύοσμα. σκιάδιον δὲ ἐπ' ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς ἔχουσα. καὶ ἄνθος καὶ καρπόν. ῥίζα δὲ ὕπεστι μακρά. δακτύλου πάχος. δύναμις δὲ ἡ αὐτὴ ἀμφοτέραις καὶ χρῆσις. ξηραντική. ὑδραγωγός. κακοστόμαχος μέντοι. ἑψόμενα δὲ τὰ φύλλα ὡς λάχανα, καθαίρει φλέγμα καὶ χολήν. οἱ καυλοὶ δὲ ἁπαλοὶ ἐν λοπάδι ληφθέντες τὰ αὐτὰ ποιοῦσιν. ἡ ῥίζα δὲ αὐτῆς ἀφεψηθεῖσα σὺν οἴνῳ καὶ διδομένη παρὰ τὴν δίαιταν, ὑδρωπικοὺς ὠφελεῖ. βοηθεῖ καὶ ἐχιοδήκτοις ὁμοίως πινομένη. ἀφεψηθεῖσα δὲ μεθ' ὕδατος, ἐγκάθισμα, μαλάσσει ὑστέραν καὶ ἀναστομοῖ. καὶ διορθοῦται τὰς περὶ αὐτὴν διαθέσεις. καὶ ὁ καρπὸς δὲ σὺν οἴνῳ ποθείς, τὰ αὐτὰ ποιεῖ. μελαίνει δὲ καὶ τρίχας ἐγχριόμενος. τὰ δὲ φύλλα πρόσφατα καὶ ἁπαλά, φλεγμονὰς πραΰνει μετὰ ἀλφίτων καταπλαττόμενα. καὶ κατακαύμασιν ἁρμόζει καὶ κυνοδήκτοις καταπλασσόμενα. κολλᾷ δὲ ὑποφορὰς καὶ ποδαγρικοῖς βοηθεῖ. μετὰ στέατος ταυρείου ἢ τραγείου καταπλασσόμενα. Περὶ πυκνοκόμου. κεφ. ρνβʹ.

Πυκνόκομον φύλλα ἔχει ὅμοια εὐζώμῳ. τραχέα δὲ καὶ παχέα καὶ δριμύτερα. καυλὸν, τετράγωνον. ἄνθος δὲ τῷ τοῦ ὠκίμου ἐμφερές. καρπὸν δὲ, ὡς πρασίου. ῥίζαν, μέλαιναν. στρογγύλην. ὠχράν. ὡς μικρὸν μῆλον. γεώδες ὄζουσαν. φύεται ἐν πετρώδεσι τόποις. δύναμιν δὲ ἔχει ὁ καρπὸς ποθεὶς ὅσον < α πλῆθος, ταραχώδη καὶ δεινὰ ἐνύπνια ποιεῖν. διαφορεῖ δὲ καὶ οἰδήματα ἐπιπλαττόμενος σὺν ἀλφίτῳ. καὶ ἀκίδας καὶ σκόλοπας ἐξάγει. καὶ τὰ φύλλα δὲ καταπλαττόμενα, φύματα καὶ δοθιῆνας διαφορεῖ. ἡ δὲ ῥίζα αὐτῆς λυτικὴ κοιλίας καὶ κινητικὴ χολῆς. δίδοται < β ἐν μελικράτῳ. Περὶ ἀπίου.

Ἄπιος. οἱ δὲ ἰσχιάδα. οἱ δὲ χαμαιβάλανος, ὀρεινὴ ἢ ἀγρία. οἱ δὲ λινόζωστις. ῥωμαῖοι ῥάδιξ σιλβέστρις. ἀφροὶ θορφαθσάδι. κλωνία δύο ἢ τρία ἀπὸ γῆς ἀνίησι. σχοινώδη. λεπτά. ἐρυθρά. μικρὸν ὑπὲρ τῆς γῆς αἴροντα. φύλλα πηγάνῳ ἐοικότα. ἐπιμηκέστερα μέντοι καὶ στενώτερα. χλωρά. καρπός, μικρός. ῥίζα ἀσφοδέλῳ παραπλησία καὶ πρὸς τὸ τοῦ ἀπίου σχῆμα. στρογγυλωτέρα δέ. μεστὴ ὀποῦ. φλοιὸν ἔχουσα ἔξωθεν μέλανα: ἔνδοθεν δὲ λευκόν. ταύτης τὸ μὲν ἔνδοθεν μέρος τῆς ῥίζης ληφθέν, δι' ἐμέτων ἄγει χολὴν καὶ φλέγμα. τὸ δὲ πρὸς τῇ ῥίζῃ κάτω καθαίρει. ὅλη δὲ ληφθεῖ-

σαι, ἀμφοτέρας τὰς καθάρσεις κινεῖ. ὀπίσαι δὲ βουληθεὶς, κόπτε τὰς ῥίζας. καὶ βαλὼν εἰς κρατῆρα ὕδατος συντάρασσε. καὶ τὸν ἐφιστάμενον ὀπὸν πτερῷ ἀναλέγων ξήραινε. τούτου τρία ἡμιωβόλια ποθέντα, ἄνω καὶ κάτω καθαίρει.

Περὶ κολοκυνθίδος. κεφ. ρνγʹ.

Κολοκυνθίς. οἱ δὲ κολόκυνθα αἰγός. οἱ δὲ σικύαν πικράν. οἱ δὲ κολόκυνθα ἀλεξανδρίνη. ζωρόαστρις θύμβρη. ὀσθάνης αὐτογλυές. ῥωμαῖοι κουκούρβιτα σιλβάτικα. δακοὶ τοὔτραστρα. κλημάτια καὶ φύλλα ἐστρωμένα, ἐπὶ τῆς γῆς ἀφίησιν. ὅμοια τοῖς τοῦ ἡμέρου σικύου. ἐσχισμένα. καρπὸν δὲ περιφερῆ. ὅμοιον σφαίρᾳ μέσῃ. πικρὸν ἰσχυρῶς. ὃν δεῖ συνάγειν ἀρχόμενον μεταβάλλειν ἐπὶ τὸ ὠχρότερον. δύναμιν δὲ ἔχει ἡ μὲν ἐντεριώνη τοῦ καρποῦ καθαρτικήν. τετρωβόλου πλῆθος μετὰ ὑδρομέλιτος λαμβανομένη σὺν νίτρῳ καὶ σμύρνῃ καὶ μέλιτι ἑφθῷ εἰς καταπότιον. αὗται δὲ αἱ σφαῖραι ξηραὶ λεῖαι, ὠφελίμως μίσγονται κλύσμασιν ἰσχιαδικῶν τε παραλυτικῶν καὶ κωλικῶν. ἄγουσαι φλέγμα τε χολὴν καὶ ξύσμα. ἔσθ' ὅτε δὲ καὶ αἱματῶδες. ἔμβρυά τε φθείρουσι προστιθέμεναι. ὀδονταλγίας τε διάκλυσμα. ἐάν τις ἐκκαθάρας αὐτὴν καὶ περιπλάσας πηλῷ, ἐναποζέσας τε ἐν ὄξει καὶ νίτρῳ, δῷ διακλύζεσθαι. εἰ δέ τις ἐναφεψήσας μελίκρατον ἢ καὶ γλυκὺ καὶ ἐξαιθριάσας δῷ πιεῖν, καθαίρει πάχος τε ξύσμα. ἔστι δὲ κακοστόμαχος λίαν. προστίθεται δὲ καὶ βάλανος ἐξ αὐτῆς, πρὸς κομιδὴν τῶν περιττωμάτων. καὶ χλωρᾶς δὲ αὐτῆς ὁ χυλὸς, ἐπὶ ἰσχιαδικῶν ἀνατριβόμενος ἁρμόζει.

Περὶ ἐπιθύμου. κεφ. ρνδʹ.

Ἐπίθυμον. οἱ δὲ κεδδίς. ῥωμαῖοι ἰμβολουκρουμ. θύμου ἐστὶν ἄνθος, τοῦ σκληροτέρου καὶ θύμβρᾳ ἐοικότος. ἔχει δὲ κεφάλια λεπτὰ κοῦφα. οὐραγοὺς ἔχοντα ὡς τρίχας. πινόμενον δὲ σὺν μέλιτι, κάτω καθαίρει φλέγμα καὶ χολὴν μέλαιναν. ἰδίως ἁρμόζον τῶν μελαγχολικῶν καὶ ἐμπνευματουμένων, ὀξυβάφου πλῆθος πρὸς ὁλκὴν <Δʹ σὺν μέλιτι καὶ ἁλσὶ καὶ ὀλίγῳ ὄξει. γεννᾶται δὲ πλεῖστον ἐν καππαδοκίᾳ τε παμφυλίᾳ.

Περὶ ἀλύπου. κεφ. ρνεʹ.

Ἄλυπον. φρυγανῶδές ἐστι πόα. ὑπέρυθρος. πλατύκαρφος. λεπτόφυλλος. ἄνθους μαλακοῦ καὶ κούφου μεστή. ὡς ῥίζα τεύτλου λεπτή. μεστὴ ὀποῦ δριμέος. σπέρμα ὡς ἐπιθύμου. γεννᾶται δὲ ἐν τόποις παραθαλασσίοις. μάλιστα τοῖς τῆς λιβύης τόποις πλεῖστον. καὶ ἄλλοις δὲ χωρίοις πλείστη. καθαίρει δὲ τὸ σπέρμα μέλαιναν χολὴν κάτω λαμβανόμενον τὸ ἴσον πλῆθος μετὰ ἁλῶν τοῦ ἐπιθύμου καὶ ὄξει. τὰ δὲ ἔντερα ἐλαφρῶς ἑλκοῖ.

Περὶ ἐμπέτρου. κεφ. ρνςʹ.

Ἔμπετρον. οἱ δὲ φακοειδές. ἐν παραλίοις καὶ ὀρεινοῖς φύεται. ἁλυκὸν τῇ γεύσει. τὸ δὲ προσγειότερον, πικρότερον. διδόμενον δὲ ἐν ζωμῷ ἢ ὑδρομέλιτι, καθαίρει φλέγμα καὶ χολὴν καὶ ὑδατώδη.

Περὶ κληματίτιδος. κεφ. ρνζʹ.

Κληματῖτις. οἱ δὲ ἐπιπῆτις. αἰγύπτιοι φιλάκουομ. ῥωμαῖοι ἀμβούξουμ. κλῆμα ἀφίησιν ὑπέρυθρον. λυγῶδες. φύλλον δριμὺ λίαν γευομένῳ τε ἑλκωτικόν. περιελίττεται δὲ τοῖς δένδροις ὡς σμίλαξ. ταύτης ὁ καρπὸς λεῖος μεθ' ὕδατος ἢ ὑδρομέλιτος ποθεὶς, ἄγει κάτω φλέγμα καὶ χολήν. τὰ δὲ φύλλα καταπλασθέντα, λέπρας ἀφίστησι. ταριχεύεται δὲ μετὰ τοῦ λεπιδίου εἰς βρῶσιν.

Περὶ ἀμπέλου ἀγρίας. κεφ. ρνηʹ.

Ἄμπελος ἀγρία κλήματα ἀφίησι μακρὰ ὡς ἀμπέλου. ξυλώδη. τραχέα. φλοιορρα-

γοῦντα

γίνεται. φύλλα δὲ ὅμοια στρύχνῳ κηπαίῳ. πλατύτερα δὲ καὶ μακρότερα. ἄνθος ὡς τρίχας βρυώδεις. καρπὸν δὲ βοτρυδίοις μικροῖς ὅμοιον. πεπαινόμενον. ἐρυθρόν. περιφερὲς δέ ἐστι τὸ σχῆμα τῶν κόκκων. ταύτης ἡ ῥίζα ἀποζεσθεῖσα ἐν οἴνῳ καὶ μεθ' ὕδατος πινομένη τεθαλασσωμένων κυάθων β', ὑδατῶδες καθαίρει. δίδοται δὲ τοῖς ὑδρωπικοῖς. οἱ δὲ βότρυες ἐφήλεις ἀποκαθαίρουσι καὶ πάντα σπίλον. ταριχεύονται δὲ καὶ οἱ ταύτης ἀκρέμονες ἀρτιφυεῖς εἰς βρῶσιν.

Περὶ ἀμπέλου λευκῆς. κεφ. ρνθ.

Ἄμπελος λευκή. οἱ δὲ βρυωνίαν. οἱ δὲ ὀφιοστάφυλον. οἱ δὲ χελιδόνιον ἢ μήλωθρον ἢ ψίλωθρον ἢ ἀρχέζωστιν ἢ ἄγρωστιν ἢ κέδρωστιν καλοῦσι. ταύτης τὰ κλήματα καὶ τὰ φύλλα καὶ οἱ ἕλικες, ὅμοια τῇ ἡμέρῳ ἀμπέλῳ· δασύτερα δὲ πάντα. καὶ ἐμπλέκεται τοῖς παρακειμένοις θάμνοις ἐλλαμβανομένη τοῖς ἕλιξι. καρπὸν δὲ ἔχει βοτρυοειδῆ. πυρρόν. ᾧ ψιλοῦται τὰ δέρματα. ταύτης οἱ ἀσπάραγοι κατὰ τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθίονται οὔρησιν καὶ κοιλίαν κινοῦντες. δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καρπὸς καὶ ἡ ῥίζα δριμεῖαν. ὅθεν ἐπὶ τῶν χειρωνίων καὶ γαγγραινικῶν καὶ φαγεδαινικῶν καὶ σαπροκνήμων ἑλκῶν μεθ' ἁλὸς καταπλασσόμενα ποιεῖ. ἡ δὲ ῥίζα χρῶτα ῥύπτει καὶ πιτανοῖ καὶ ἔφηλιν ἀποκαθαίρει. ἰόνθους. φακούς. οὐλὰς μελαίνας σὺν ὀρόβῳ καὶ γῇ χίᾳ καὶ τήλει. καθεψηθεῖσα δὲ μετ' ἐλαίου μέχρι τακηρωθῇ, πρὸς τὰ αὐτὰ ἁρμόζει. αἴρει δὲ καὶ ὑπώπια. καὶ πτερύγια τὰ ἐν δακτύλοις συστέλλει. σὺν δὲ οἴνῳ καταπλασσομένη, διαφορεῖ φλεγμονάς. καὶ ἀποστήματα ῥήσσει. ἀνάγει δὲ καὶ ὀστᾶ λεῖα καταπλασσομένη. σηπτοῖς τε μίσγεται ἐπιτηδείως. πίνεται δὲ καὶ πρὸς ἐπιληψίας ὁλκὴ α' καθ' ἡμέραν πρὸς ἐνιαυτόν. ὠφελεῖ δὲ ἀποπληκτικοὺς καὶ σκοτωματικοὺς ὁμοίως λαμβανομένη. δυοῖν δὲ < ὁλκὴ ποθεῖσα, ἔχεσι δηχθεῖσι βοηθεῖ καὶ ἔμβρυα φθείρει. ὑποταράττει δὲ ἐνίοτε τὴν διάνοιαν. καὶ οὖρα πινομένη. καὶ ἐκλεικτὸν δὲ μετὰ μέλιτος δι' αὐτῆς τοῖς πνιγομένοις καὶ δυσπνοοῦσι καὶ βήσσουσι. πλευράν τε ἀλγοῦσι καὶ ῥήγμασι καὶ σπάσμασι δίδοται. τὸν σπλῆνα τήκει τριωβόλου ὁλκὴ ποθεῖσα σὺν ὄξει ἐπὶ ἡμέρας λ'. καὶ καταπλάσσεται δὲ μετὰ σύκου πρὸς τὰ αὐτὰ χρησίμως. ἀφέψεται δὲ καὶ εἰς ἐγκάθισμα καθαρτικὸν ὑστέρας ὄν. καὶ ἐκβόλιον. χυλίζεται δὲ ἡ ῥίζα αὐτῆς ἔαρος. πίνεται δὲ σὺν μελικράτῳ ὁ χυλὸς πρὸς τὰ αὐτὰ ἄγων φλέγμα. ὁ δὲ καρπὸς ποιεῖ πρὸς ψώρας καὶ λέπρας συγχριόμενος καὶ καταπλασσόμενος. κατασπᾷ δὲ καὶ γάλα ὁ χυλὸς αὐτῆς χυλισθεὶς. καὶ μετὰ πυρῶν ἑψημένων. ῥοφηθείς.

Περὶ ἀμπέλου μελαίνης. κεφ. ρξ'.

Ἄμπελος μέλαινα. οἱ δὲ βρυωνία μέλαινα. οἱ δὲ χειρώνειον ἄμπελον. οἱ δὲ βουκράνιον. ῥωμαῖοι ὀβλαμήνια. οἱ δὲ βατανοῦτα. οἱ δὲ βετισάλκα. δάκοι πριαδήλα. οἱ δὲ πεγρίνα. ἄφροι λαουοθέν. φύλλα ἔχει κισσῷ ὅμοια. μᾶλλον δὲ πρὸς τὰ τῆς σμίλακος καὶ οἱ καυλοί. μείζονα δὲ ταῦτα. ἐλλαμβάνεται δὲ καὶ αὐτὴ τῶν δένδρων ταῖς ἕλιξι. καρπὸς, βοτρυώδης. χλωρὸς κατ' ἀρχήν. πεπανθεὶς δὲ μέλας γίνεται. ῥίζα μέλαινα ἔξωθεν. ἔνδοθεν δὲ πυξοειδής. καὶ ταύτης οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχανεύονται. εἰσὶ δὲ καὶ οὐρητικοὶ καὶ καταμηνίων ἀγωγοί. τηκτικοὶ σπληνός. ἐπιληπτικοῖς. καὶ σκοτωματικοῖς. καὶ παραλυτικοῖς ἁρμόζουσιν. ἔχει δὲ ἡ ῥίζα δύναμιν ὁμοίαν τῇ λευκῇ πρὸς τὰ αὐτὰ ἁρμόζουσαν. ἧττον μέντοι ἐνεργεῖ. κεῖται δὲ πρὸς τοὺς τῶν ὑποζυγίων λόφους ἐπειδὰν

ἑλκωθῶσι τὰ φύλλα σὺν οἴνῳ καταπλασσόμενα. καὶ πρὸς στέμματα ὁμοίως ἐπιτίθενται.

Περὶ πτέριδος. κεφ. ρξα'.

Πτέρις. οἱ δὲ πτέριον. οἱ δὲ πτερίνεον. οἱ δὲ δασύκλονον. οἱ δὲ ἀνάσφορον. οἱ δὲ βλῆχνον. οἱ δὲ πολύρριζον καλοῦσι. προφῆται ἑρμοῦ βαίν. ῥωμαῖοι φιλισφαναγεία. οἱ δὲ λακτέλλα. οἱ δὲ θελικέμ. αἰγύπτιοι αἱμαόνα. φύλλα ἐστὶν ἄκαυλα. ἀνανθῆ. ἄκαρπα ὀρθὰ ἐξ ἑνὸς μόσχου. περὶ πῆχυ τὸ μέγεθος. ἐντετμημένα καὶ ἡπλωμένα ὡς πτέρυξ. ὑποδυσώδη. ῥίζαν δὲ ἔχει ἐπιπόλαιον. μέλαιναν. ὑπομήκη. ἐκφύσεις ἔχουσαν πολλάς. ὑποστύφουσαν τῇ γεύσει. φύεται ἐν ὀρεινοῖς καὶ πετρώδεσι τόποις. ταύτης ἡ ῥίζα ἕλμιν πλατεῖαν ἐκτινάσσει < δ' ὁλκῇ μετὰ μελικράτου λαμβανομένη. βέλτιον δὲ ἐὰν μετὰ σκαμμωνίας ἢ ἐλλεβόρου μέλανος ὀβολῶν τεττάρων δόῃ τις. δεῖ δὲ προσκοροδοφαγεῖν τοὺς λαμβάνοντας. ποιεῖ δὲ καὶ πρὸς ἀποκατάστασιν σπληνιῶσι. καὶ μετὰ ἀξουγγίου δὲ ἡ ῥίζα λειωθεῖσα καὶ καταπλασθεῖσα, ποιεῖ πρὸς τοὺς ὑπὸ καλάμου πληγέντας. ἡ δὲ δοκιμὴ τοιαύτη. ἔνθα ἐστὶ πολὺς κάλαμος καὶ πολὺ βλάχνον, στεφανῶσον. ἀφανίζεται τὸ βλάχνον.

Περὶ θηλυπτέριδος. κεφ. ρξβ'.

Θηλυπτερίς. οἱ δὲ νυμφαίαν πτέριν ὀνομάζουσι. ῥωμαῖοι λίγγουα κερβίνα. τὰ μὲν φύλλα πτέριδι ὅμοια. οὐ μονόμοσχα δὲ ὡς τὰ ἐκείνης. ἀλλὰ πολλὰς ἔχοντα ἀποφύσεις καὶ ὑψηλοτέρας. ῥίζαι δὲ ὕπεισι μακραί. πλατεῖαι. πλείους. ὑπόξανθοι ἐν τῷ μέλανι. τινὲς δὲ ἐρυθραί. καὶ αὗται δὲ σὺν μέλιτι ἐν ἐκλεικτῷ λαμβανόμεναι. πλατεῖαν ἕλμιν ἐκβάλλουσι. σὺν οἴνῳ δὲ πινόμεναι. < γ' πλῆθος στρογγύλην ἐκτινάσσουσιν ἕλμιν. γυναιξὶ δὲ δοθεῖσαι, ἀσυλληψίαν ποιοῦσι. καὶ ἔγκυος δὲ διαβῇ ἐκτιτρώσκει. ξηραὶ δὲ ἐπὶ τῶν δυσαλθῶν καὶ καθύγρων ἑλκῶν ἐπιπλάσσονται. λόφους τε ὑποζυγίων ἰῶνται. τὰ δὲ φύλλα αὐτῆς ἀρτίβλαστα λαχανεύεται ἑφθὰ βιβρωσκόμενα. καὶ κοιλίαν μαλάσσουσιν.

Περὶ πολυποδίου. κεφ. ρξγ'.

Πολυπόδιον. οἱ δὲ σκολόπενδρον. οἱ δὲ πτερίς. οἱ δὲ πολύρριζον. ῥωμαῖοι φολίκουλαλί κουτούλις. φύεται ἐν πέτραις βρύα ἐχούσαις καὶ ἐν τοῖς ἀγρίοις πρέμνοις τοῖς ἐπὶ τῶν δρυῶν. σπιθαμιαῖον ἔχουσα τὸ ὕψος. ὅμοιον τῇ πτέριδι. ὑπόδασυ. τετμημένον. οὐ μὴν οὕτω λεπτοσχιδῶς. ῥίζα δὲ ὕπεστι δασεῖα. πλεκτάνας ὥσπερ πολύπους ἔχουσα. πάχος μικροῦ δακτύλου. ξυσθεῖσα δὲ ἔνδοθεν, χλωρά. στρυφνή. τῇ δὲ γεύσει ὑπόγλυκυς. δύναμιν ἔχουσα καθαρτικήν. δίδοται δὲ συγκαθεψομένη ὄρνιθι, ἢ ἰχθύσιν ἢ σεύτλῳ. ἢ μαλάχῃ πρὸς κάθαρσιν. ξηρὰ δὲ ἐπιπασσομένη ἐν μελικράτῳ, ἄγει φλέγμα καὶ χολήν. ποιεῖ καὶ πρὸς στέμματα ἡ ῥίζα λεία καταπλασσομένη. καὶ πρὸς ῥαγάδας τὰς ἐν μεσοδακτύλοις.

Περὶ δρυοπτερίδος. κεφ. ρξδ'.

Δρυοπτερίς. οἱ δὲ πτέριον. οἱ δὲ νυμφαία πτερίς. φύεται κατὰ τὰ βρυώδη μέρη τῶν παλαιῶν δρυῶν. ὁμοία πτέριδι. ἐλάττων δὲ πολλῷ τῇ σχέσει. ῥίζας δὲ ἔχει κατὰ τὴν ἐπιπολὴν δασείας. στρυφνὰς κατὰ τὴν γεῦσιν. ἐν τῷ γλυκεῖ ῥέπουσα. αὕτη ἐπιπλασθεῖσα λεία σὺν ταῖς ῥίζαις, τρίχας ψιλοῖ. δεῖ δὲ ἀποψαῦτο πρῶτον μετὰ τὸ ἱκμάσαι τὸν χρῶτα. καὶ νεαρὸν ἐπιπλάσσειν.

Περὶ κνίκου. κεφ. ρξε'.

Κνίκος φύλλα ἔχει ἐπιμήκη. ἐντετμημένα. τραχέα. ἀκανθώδη. καυλοὺς δὲ πηχυαίους ἐφ' ὧν κεφαλὴν κατὰ μέγεθος ἐλαίας. ἄνθος κρόκῳ ὅμοιον. σπέρμα λευκὸν καὶ πυρρόν, ἐπίμηκες. γεγωνιωμένον. τούτου τῷ ἄνθει χρῶνται εἰς τὰ προσοψήματα. τὸ σπέρ

μα κο

μαχόμενον καὶ χυλιζόμενον σὺν ὑδρομέλιτι ἢ ζωμῷ ὄρνιθος, κοιλίαν καθαίρει. κακοστόμαχον δέ ἐστι. γίνεται δὲ καὶ κοππάρια κοιλίας μαλακτικά. τοῦ ὀπῶ αὐτῶ μιγνύντος ἀμυγδάλῳ πικρῷ τριφθῶ. καὶ ἀνήσῳ καὶ μέλιτι ἑφθῷ. δεῖ δὲ πρὸ δείπνου λαμβάνειν εἰς δ' διελόντα. ὡς βασιλικοῦ καρύου μέγεθος β ἢ γ'. σκευάζειν δὲ τὸν τρόπον τοῦτον δεῖ. κνίκου λευκοῦ ξέστην α'. θαλασσίων πεφρυγμένων καὶ λελεπτυσμένων κυάθους τρεῖς ἀνήσου ξέστην ἥμισυ. ἀφρονίτρου < α'. ἰσχάδων τῶν σαρκωδῶν ἀριθμῷ λ'. ποιεῖ δὲ καὶ γάλα ὁ χυλὸς τοῦ σπέρματος. καὶ λυτικώτερον ποιεῖ. Περὶ λινοζώστεως. κεφ. ρξς.

Λινόζωστις ἄρρην. οἱ δὲ παρθένιον. οἱ δὲ, ἀργυρος. οἱ δὲ, ἀριστολλίς. οἱ δὲ, χρυσίτις. αἰγύπτιοι ἀφλοφό. οἱ δὲ, ἑρμοῦ βοτάνη. ῥωμαῖοι ἕρβα μερκουριάλις μασκοῦλα. οἱ δὲ, τεστικουλάτα. ἀφροι ἀσουμές. ἔχει τὰ φύλλα ὅμοια ὠκίμῳ πρὸς τὰ τῆς ἐλξίνης. ἐλάττονα δέ. κλωνία δὲ γονατώδη. μασχάλας πολλὰς πυκνὰς ἔχοντα. τὸν δὲ καρπὸν, ἡ μὲν θήλεια βοτρυοειδῆ καὶ πολύν. ὁ δὲ ἄρρην, πρὸς τοῖς πετάλοις μικρὸν στρογγύλον ὥσπερ ὀρχίδια κατὰ δύο προσκείμενα. ὅλος δὲ ὁ θαμνίσκος σπιθαμιαῖος ἢ καὶ μείζων. κινοῦσι δ' ἀμφότεραι κοιλίαν λαχανευόμεναι καὶ ἐσθιόμεναι. καθεψόμεναι δὲ ἐν ὕδατι καὶ πινομένου τοῦ ὕδατος, ἄγουσι χολὴν καὶ ὑδατώδη. δοκεῖ δὲ τὰ μὲν τῆς θηλείας φύλλα λεῖα πινόμενα καὶ προστιθέμενα μετὰ τὴν κάθαρσιν τοῖς αἰδοίοις, σύλληψιν θήλεως ποιεῖσθαι. τὰ δὲ τοῦ ἄρρενος ὁμοίως ἐπιτηδευθέντα ἀρρενογόνα γίνεσθαι.

Περὶ κυνοκράμβης. κεφ. ρξζ.

Κυνία ἢ κυνοκράμβη. οἱ δὲ, λινόζωστις ἀγρία ἄρρην. ἀφροι ἀρμάς. οἱ δὲ, ἀσουμές λαβον. καυλίον ἀνίησι διαπιθαμιαῖον. ἔνυφερόν. ὑπόλευκον. φύλλα ἐμφερῆ λινοζώστει διηκισμένα. ὑπόλευκα ἐκδιαστήματων. τὸν δὲ καρπὸν πρὸς τοῖς πετάλοις προσκείμενον. μικρὸν. στρογγύλον. δύναμιν δὲ ἔχει ὅ, τε καυλὸς καὶ τὰ φύλλα πινόμενα, κοιλίας κινητικήν. λαχανευόμενα. καθεψομένων δὲ, τὸ ὕδωρ ἄγει χολὴν καὶ ὑδατώδη.

Περὶ ἡλιοτροπίου τοῦ μεγάλου. κεφ. ρξη.

Ἡλιοτρόπιον τὸ μέγα. οἱ δὲ, σκορπίουρον. οἱ δὲ, ἡλιότροπος. οἱ δὲ, διάλιον. οἱ δὲ, ἡλιόπουν. οἱ δὲ, σκορπιοκτόνον. οἱ δὲ, σήσαμον ἄγριον. οἱ δὲ, σκορπίου οὐρά. σκορπίουρον λέγεται ἀπὸ τοῦ περὶ τὸ ἄνθος σχήματος. ἡλιοτρόπιον δὲ ἀπὸ τοῦ συμπεριτρέπεσθαι τὰ φύλλα τῇ τοῦ ἡλίου κλίσει. ἔχει δὲ τὰ φύλλα ὠκίμῳ παραπλήσια. δασύτερα δὲ καὶ λευκότερα καὶ μείζονα. κλωνία ἀπὸ τῆς ῥίζης ὅσον γ' ἢ δ' ἢ ε'. καὶ ἐκ τούτων μασχάλας πλείους. ἐπ' ἄκρων δὲ ἄνθος λευκόν. ὑπόπυρρον. ἐπικαμπές. καθάπερ σκορπίου οὐρά. ῥίζα δὲ λεπτὴ καὶ ἄχρηστος. φύεται ἐν τραχέσι τόποις. τούτου ὅσον δέσμη ἀφεψηθεῖσα μεθ' ὕδατος καὶ ποθεῖσα, ἄγει φλέγμα καὶ χολὴν κατὰ κοιλίας. ἁρμόζει δὲ καὶ σκορπιοπλήκτοις μετὰ οἴνου πινομένη καὶ καταπλαττομένη. πρὸς ἀτόκιον δὲ περιάπτεται. φασὶ δὲ πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας, τοῦ καρποῦ δ' κόκκους μετ' οἴνου ποθέντας, τεταρταίους καταπαύειν. τριταίους δὲ τρεῖς. καταπλαττόμενος δὲ ὁ καρπὸς, μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμους καὶ ἐπινυκτίδας ξηραίνει. τὰ δὲ φύλλα ποδάγραις καὶ στρέμμασι καὶ σειριῶσι παιδίοις ἐπιπλάττεται ὠφελίμως. κινεῖ δὲ καὶ ἔμμηνα. καὶ ἔμβρυα ἄγει λεῖα προστεθέντα. Περὶ ἡλιοτροπίου τοῦ μικροῦ. κεφ. ρξθ.

Ἡλιοτρόπιον τὸ μικρόν. οἱ δὲ σκορπίουρον. φύεται ἐν τελματώδεσι τόποις καὶ παρὰ λίμναις. ἔχον φύλλα παραπλήσια τῷ προειρημένῳ. στρογγυλώτερα δὲ. καρπὸν, στρογγύλον

ἀποκρεμάμενον ὡς ἀκροχορδόνας. δύναται δὲ ἡ πόα μετὰ τοῦ καρποῦ πινομένη σὺν νίτρῳ καὶ ὑσσώπῳ καὶ καρδάμῳ καὶ ὕδατι, ἕλμινθας πλατείας καὶ στρογγύλας ἐκτινάσσειν. αἴρει δὲ καὶ ἀκροχορδόνας σὺν ἁλσὶ καταπλασσομένη. Περὶ σκορπιοειδοῦς. κεφ. ψο.

Σκορπιοειδές. βοτάνιον φύλλα ἔχον ὀλίγα καὶ σπέρματα οὐρᾷ σκορπίου ἐμφερῆ. βοηθεῖ δὲ καταπλασσόμενα σκορπιοπλήκτοις ἄκρως.

Τέλος τοῦ τετάρτου βιβλίου.

ΠΕΔΑΚΙΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ ἈΝΑΖΑΡΒΕΩΣ ΠΕΡῚ ὝΛΗΣ ἸΑΤΡΙΚΗΣ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.

Ποδόντες ἐν τοῖς προγραφεῖσι τέτρασι βιβλίοις φίλτατε Ἄρειε τὸν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων, καὶ τῶν ἀπ᾽ αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζώων καὶ μέλιτος καὶ γάλακτος καὶ στεάτων καὶ τῶν καλουμένων σιτηρῶν καὶ λαχάνων. καὶ τὸν σύμπαντα περὶ ῥιζῶν καὶ βοτανῶν καὶ χυλισμάτων, καὶ σπερμάτων λόγον, ἐν τούτῳ τελευταίῳ ὑπάρχοντι τῆς ὅλης πραγματείας, διαλεξόμεθα περὶ οἴνων καὶ τῶν καλουμένων μεταλλικῶν ἀρξάμενοι ἀπὸ τῆς περὶ ἀμπέλου παραδόσεως.

Περὶ ἀμπέλου οἰνοφόρου. κεφ. ψοα.

Ἀμπέλου οἰνοφόρου τὰ φύλλα καὶ αἱ ἕλικες λεῖαι καταπλασσόμεναι κεφαλαλγίας πραΰνουσι. φλεγμονήν τε στομάχου καὶ καῦσον σὺν ἀλφίτῳ. καὶ καθ᾽ ἑαυτὰ δὲ ἐπιτιθέμενα τὰ φύλλα ψυκτικὰ καὶ στυπτικὰ ὄντα. καὶ ὁ ἐξ αὐτῶν δὲ χυλὸς ποθεὶς, δυσεντερικοὺς καὶ αἱμοπτυϊκοὺς καὶ στομαχικοὺς καὶ κισσώσας. ἀποβραχεῖσαι δὲ καὶ αἱ ἕλικες ἐν ὕδατι καὶ ποθεῖσαι, τὰ αὐτὰ ποιοῦσι. τὸ δὲ δάκρυον αὐτῆς ὅμοιον ὂν κόμμει, περιπηγνύμενον τοῖς στελέχεσι, λίθους ἐκτινάσσει πινόμενον σὺν οἴνῳ. ἰᾶται δὲ καὶ λειχῆνας καὶ ψώρας καὶ λέπρας καταχριόμενον. δεῖ δὲ προκνίζειν τὸν τόπον. σὺν ἐλαίῳ δὲ ἐγχριόμενον συνεχῶς, ψιλοῖ τὰς τρίχας. καὶ μάλιστα ὁ ἀπὸ τοῦ χλωροῦ καιομένου κλήματος ἀφριζόμενος ἰχώρ. ὃς καὶ μυρμηκίας ἐπιχριόμενος ἐκβάλλει. ἡ δὲ ἐκ τῶν κλημάτων καὶ στεμφύλων τέφρα, τὰ περὶ δακτύλιον ἀφαιρεθέντα κονδυλώματα καὶ θύμια, σὺν ὄξει καταπλασθεῖσα θεραπεύει. καὶ στρέμματα δὲ καὶ ἐχιδνοδήκτοις ὠφελεῖ. καὶ σπληνὸς φλεγμονὰς σὺν ῥοδίνῳ καὶ πηγάνῳ καὶ ὄξει καταπλασσομένη. Περὶ ἀμπέλου ἀγρίας. κεφ. ψοβ.

Ἄμπελος ἀγρία διττή. ἡ μὲν γὰρ αὐτῆς οὐ περκάζει τὴν σταφυλήν. ἄχρι δ᾽ ἀνθήσεως ἄγει τὴν λεγομένην οἰνάνθην. ἡ δέ τις τελεσφορεῖ μικρόρραξ οὖσα. καὶ μέλαινα καὶ στυπτική. δύναμιν δὲ ἔχει ταύτης τὰ φύλλα καὶ αἱ ἕλικες καὶ οἱ καυλοὶ, ὁμοίως τῇ ἡμέρῳ. Περὶ σταφυλῆς. κεφ. ψογ.

Σταφυλή. ἡ μὲν πρόσφατος πᾶσα ἐκταράσσει κοιλίαν. καὶ ἐμπνευματοῖ στόμαχον. ἡ δὲ ἐπὶ χρόνον τινὰ κρεμασθεῖσα, ὀλίγον μετέχει τούτων. διὰ τὸ πολὺ τῆς ἰκμάδος αὐτῆς ἐξηράνθαι. εὐστόμαχός τε οὖσα καὶ ὀρέξεως ἀνακλητική. καὶ ἐπιτήδειος πρὸς τοὺς ἀσθενοῦντας. αἱ δὲ ἐκ τῶν στεμφύλων καὶ ἐκ τῶν βικῶν, εὔστομοι, εὐστόμαχοι, κοιλίας ἐφεκτικαί. κύστεως δὲ καὶ κεφαλῆς ἅπτονται. ἁρμόζουσι δὲ καὶ αἱμοπτυϊκοῖς. ὅμοιαι δὲ εἰσὶ καὶ αἱ εἰς τὸ

γλεῦκος

γλυκέος ἐμβαλλόμεναι. αἱ δὲ ἐκ τοῦ ἑψήματος καὶ γλεύκους κακοστομαχώτεραι. συντίθενται δὲ καὶ μετ' ὀμβρίου ὕδατος προσταφιδωθεῖσαι. γίνονται δὲ αὗται αὐταὶ ἐπ' ὀλίγον οἰνώδεις. διψώδεσι δὲ καὶ καυσώδεσι καὶ χρονίοις πυρετοῖς χρήσιμοι. τὸ δὲ στέμφυλον αὐτῶν ἀποτεθέν, καταπλάττεται μεθ' ἁλῶν πρὸς φλεγμονὰς καὶ σκληρίας καὶ σπαργώσεις μαστῶν. τὸ δὲ ἀφέψημα τῶν στεμφύλων, δυσεντερικοὺς καὶ κοιλιακοὺς ἢ ῥοικὰς ὠφελεῖ ἐνιέμενον, ἢ εἰς ἐγκαθίσματα ἢ προσκλύσματα λαμβάνεται. τὰ δὲ ἐξ αὐτῶν γίγαρτα στυπτικά. εὐστόμαχα. φρυγέντα δὲ καὶ ἀντὶ ἀλφίτου ἐπιπλασσόμενα λεῖα, ἁρμόζει δυσεντερικοῖς καὶ κοιλιακοῖς καὶ τοῖς τὸν στόμαχον ἀναλελυμένοις.

Περὶ σταφίδος. κεφ. ϛοδ.

Τῆς δὲ σταφίδος λεπτικωτέρα ἐστὶν ἡ λευκή. ὠφελεῖ δὲ ἡ σὰρξ αὐτῆς ἐσθιομένη ἀρτηρίας καὶ βῆχας καὶ νεφροὺς καὶ κύστιν καὶ δυσεντερίαν σὺν τοῖς γιγάρτοις ἐσθιομένη καθ' ἑαυτήν. μιγεῖσα δὲ ἀλεύρῳ κεγχρίνῳ ἢ κριθίνῳ ἢ ᾠῷ, καὶ τηγανισθεῖσα μετὰ μέλιτος ἢ λαμβανομένη, εἴς τε ἀποφλεγματισμοὺς καθ' ἑαυτήν. ἢ σὺν πεπέρει μασωμένη εὐθετεῖ. διδύμων τε φλεγμονὰς παύει, καταπλασθεῖσα μετὰ ἀλεύρου κυαμίνου ἢ κυμίνου. ἐπινυκτίδας δὲ καὶ ἄνθρακας καὶ κηρία καὶ τὰς περὶ ἄρθρα σηπεδόνας καὶ γαγγραίνας, χωρὶς γιγάρτων ἰᾶται λεία σὺν πηγάνῳ ἐπιτιθεμένη. πρός τε ποδάγραν ἁρμόζει μετὰ τοῦ ὀποπάνακος καταπλασσομένη. καὶ ὄνυχας δὲ θᾶττον ἀφίστησι σαλευθέντας ἐπιπλασθεῖσα.

περὶ οἰνάνθης. κεφ. ϛοε.

Οἰνάνθη καλεῖται ὁ τῆς ἀγρίας ἀμπέλου καρπός, ὅτε ἀνθεῖ. ἀποτέμνεσθαι δὲ δεῖ εἰς ἀκόνιτον ἀγγεῖον ὀστράκινον· συλλέγοντας καὶ ξηραίνοντας ἐπὶ ὀθονίου, ἐν σκιᾷ. καλλίστη δὲ γίνεται ἐν Συρίᾳ καὶ Κιλικίᾳ καὶ Φοινίκῃ. δύναμις δὲ αὐτῆς στυπτική. ὅθεν πινομένη εὐστόμαχος καὶ οὐρητική, κοιλίαν ἐφιστῶσα καὶ αἵματος πτύσιν. ξηρὰ δὲ καταπλασθεῖσα, ἢ πρὸς ἀσώδη ἢ ὀξύνοντα στόμαχον ποιεῖ. ἔστι δὲ καὶ κεφαλαλγίαις ἔμβρεγμα σὺν ὄξει καὶ ῥοδίνῳ χλωρά τε καὶ ξηρά. κατάπλασμά τε ἐναίμων ἀφλέγμαντον. καὶ ἀρχομένων αἰγιλώπων. καὶ τῶν ἐν στόματι οὐλῶν. καὶ νομῶν τῶν ἐν αἰδοίοις. σὺν μέλιτι ἢ κρόκῳ ἢ ῥοδίνῳ καὶ σμύρνῃ λεανθεῖσα. εἴς τε πεσσοὺς μίγνυται πρὸς ἐπίσχεσιν αἵματος καὶ ῥεύματα ὀφθαλμῶν καὶ καυσούμενον στόμαχον καταπλάσσεται σὺν παιπάλῃ ἀλφίτου καὶ οἴνου. καυθεῖσα δὲ ἐπὶ ὀστράκου διαπύροις ἄνθραξι, ποιεῖ πρὸς τὰ ὀφθαλμικά. παρωνυχίας τε καὶ πτερύγια καὶ οὖλα ἀφεστῶτα καὶ αἱμασσόμενα σὺν μέλιτι θεραπεύει.

Περὶ ὀμφακίου. κεφ. ϛοϛ.

Ὀμφάκιον. ἔστι μὲν χυλὸς ὄμφακος Θασίας σταφυλῆς μήπω περκαζούσης, ἢ ἀμιναίας. δεῖ δὲ πρὸ κυνὸς ἐκθλίβοντα τὸν χυλὸν ἡλιάζειν ἐν χαλκώματι ἐρυθρῷ ἐστεγασμένῳ ὀθονίῳ, μέχρις οὗ συστραφῇ ὅλον, ἀεὶ τὸ περιπηγνύμενον μίσγων τῷ ὑγρῷ. νύκτωρ δὲ αἴρειν αὐτὸ ἀπὸ τοῦ ὑπαιθρίου. κωλύουσι γὰρ αἱ δρόσοι τὴν σύστασιν αὐτοῦ. ἐκλέγειν δὲ τὸ ξανθόν, καὶ εὔθρυπτον, στῦφον ἱκανῶς καὶ δάκνον τὴν γλῶσσαν. ἔνιοι δὲ ἕψοντες τὸν χυλὸν συστρέφουσιν. ἁρμόζει δὲ πρὸς παρίσθμια καὶ σταφυλήν. ἄφθας. οὖλα πλαδαρά. ὦτα πυορροοῦντα σὺν μέλιτι ἢ γλυκεῖ. πρὸς δὲ σύριγγας καὶ παλαιὰ ἕλκη καὶ νομὰς σὺν ὄξει. ἐγκλύζεται δὲ ἐπὶ δυσεντερικῶν ἢ ῥοικῶν. ἔστι δὲ καὶ ὀξυδερκές. τραχύτησι δὲ ὀφθαλμῶν ἁρμόζει καὶ περιβρώσεσι κανθῶν. πίνεται καὶ πρὸς αἵματος πτύσιν τὴν πρόσφατον καὶ κατὰ ῥῆξιν γινομένην. ὑδαρεῖ δὲ δεῖ χρῆσθαι λίαν ἢ ὀλίγῳ. ἐπικαίει γὰρ ἱκανῶς.

Ἐν ἄλλῳ. δυνάμει δὲ στυπτικόν. ἁρμόττον τοῖς βραδέως πέττουσι καὶ λελυμένοις στομάχοις. καὶ ταῖς κυούσαις γυναιξὶ καὶ εἰλεώδεσι. δοκεῖ δὲ βοηθεῖν καὶ ταῖς λοιμικαῖς καταστάσεσι ῥοφούμενον. χρήζουσι δὲ οἱ τοιοῦτοι οἶνοι ἐκ τῶν πολλῶν. ἄλλως γὰρ οὐκ εἰσὶ πότιμοι.

Περὶ οἴνων. κε΄. ψοζ.

Οἶνοι οἱ μὲν παλαιοὶ νεύρων βλαπτικοὶ καὶ τῶν λοιπῶν αἰσθητηρίων. πρὸς δὲ γεῦσιν ἡδίονες. ὅθεν τοῖς τῶν ἀσθενές τι μέρος ἐχόντων ἔνδον, παραιτητέον. ἐπὶ μέντοι τῶν ἐν ὑγείᾳ χρήσεως ὀλίγος τε καὶ ὑδαρὴς λαμβανέσθω ἀβλαβῶς. ὁ δὲ νέος ἐμπνευματικός. δύσπεπτος. δυσόνειρος. οὐρητικός. ὁ δὲ μέσος τῇ ἡλικίᾳ, ἐκπέφευγε τὰ ἀμφότερα ἐλαττώματα. ὅθεν ἐγκριτέος ἐστὶν ἔν τε ὑγείας καὶ ἀσθενείας χρήσεσιν. ἔτι ὁ μὲν λευκὸς λεπτός τε καὶ εὐανάδοτος καὶ εὐστόμαχος ὑπάρχει. ὁ δὲ μέλας παχὺς καὶ δύσπεπτος. μέθης δὲ καὶ σαρκῶν γεννητικός. ὁ δὲ κιρρὸς μέσος ὤν, μέσην ἔχει καὶ τὴν πρὸς ἑκάτερα τούτων δύναμιν. αἱρετώτερος μέντοι ἔν τε ὑγείᾳ καὶ ἀσθενείᾳ ὁ λευκός. ἔτι καὶ πρὸς τὴν ποιότητα διαφέρουσιν. ὁ μὲν γὰρ γλυκὺς οἶνος, ἁδρομερής τε ἐστὶ καὶ δυσδιαπνευστος. στομάχου πνευματωτικός. κοιλίας τε καὶ ἐντέρων ταρακτικός. ὥσπερ δὲ καὶ τὸ γλεῦκος. ἧττον δὲ μεθύσκει. κύστει δὲ καὶ νεφροῖς εὔθετος. ὁ δὲ αὐστηρὸς οὐρητικώτερος. κεφαλαλγίας τε καὶ μέθης ποιητικός. ὁ δὲ στρυφνὸς εὐθετώτατος πρὸς ἀνάδοσιν σιτίων. κοιλίας τε σταλτικὸς καὶ τῶν ἄλλων ῥευματισμῶν. ὁ δὲ ἁπαλὸς ἧττον ἅπτεται τοῦ νευρώδους· καὶ ἧττον ἐστὶν οὐρητικός. ὁ δὲ τεθαλασσωμένος, κακοστόμαχος. διψωτικός. νεύρων κακωτικός. εὐκοίλιος ἀνεπιτήδειος τοῖς ἐξ ἀσθενείας. ὁ δὲ ἐκ τῆς ἡλιοπαιδευθείσης σταφυλῆς, ἢ τῶν κλημάτων ὀπτηθείσης καὶ τριβομένης γινόμενος, γλυκὺς. καλούμενος κρητικὸς ἢ πρόδρομος· ἢ πράμνιος. καὶ ὁ καθεψόμενος τοῦ γλεύκους σίραιος. ἢ ἕψημα καλούμενος, ὁ μὲν μέλας, καλούμενος δὲ μελαμψίνθιος παχύς ἐστι καὶ πολύτροφος. ὁ δὲ λευκὸς, λεπτότερος. ὁ δὲ μέσος, μέσην ἔχει καὶ τὴν δύναμιν. στυπτικὸς δὲ πᾶς ἐστι. σφυγμῶν ἀνακτητικός. ποιῶν πρὸς πάντα τὰ θανάσιμα ὅσα κατὰ ἕλκωσιν ἀναιρεῖ. πινόμενος σὺν ἐλαίῳ καὶ ἐξεμούμενος. καὶ πρὸς μηκώνειον δὲ φάρμακον καὶ τοξικὸν καὶ κώνειον. καὶ γάλα θρομβωθέν. δὲ καὶ πρὸς κύστιν καὶ νεφροὺς ὀδαξωμένους καὶ ἡλκωμένους. εἰσὶ δὲ πνευματικοὶ καὶ κακοστόμαχοι. ἰδίως δὲ ἐπὶ τῶν τὴν κοιλίαν ῥευματιζομένων ἁρμόζει ὁ μελαμψίνθιος. ὁ δὲ λευκὸς μαλακτικὸς κοιλίας τῶν ἄλλων μᾶλλον. ὁ δὲ τὴν γεῦσιν ἔχων κακωτικὸς τῶν νεύρων, καρηβαρικός. πυρώδης. κύστει ἄθετος. πρὸς δὲ τὰ θανάσιμα τῶν ἄλλων εὐθετώτερος. οἱ δὲ πίσσαν ἢ ῥητίνην πιτυΐνην ἔχοντες θερμαντικοί. καὶ πεπτικοί. ἄθετοι δὲ τοῖς αἱμοπτοϊκοῖς. οἱ δὲ καλούμενοι ἀπαράχυτοι, ἔχοντες δὲ ἕψημα μεμιγμένον, κεφαλῆς εἰσι πληρωτικοί. μέθης γεννητικοί. δυσδιάπνευστοι. κακοστόμαχοι. ὁ μὲν οὖν δοκῶν πρωτεύειν τῶν ἐν ἰταλίᾳ οἴνων φαλέρνος δὲ καλούμενος, παλαιωθεὶς, ἄγαν εὔπεπτος. σφυγμῶν ἀνακλητικός. κοιλίας στεγνωτικὸς καὶ εὐστόμαχος. κύστει ἄθετος. καὶ ἀμβλυωποῦσι καὶ πρὸς πολυποσίαν ἀνάρμοστος. ὁ δὲ ἀλβανὸς ἁδρομερέστερος τοῦ φαλέρνου, ἔγγλυκος. ἐμπνευματοῖ τὸν στόμαχον. κοιλίαν τε μαλάττων. πέψει τε οὐχ ὁμοίως συνεργῶν. τοῦ δὲ νευρώδους ἧττον κακωτικός. παλαιωθεὶς δὲ καὶ οὗτος αὐστηρὸς γίνεται. ὁ δὲ κέκουβος γλυκὺς ὤν, ἁδρομερέστερός ἐστι τοῦ ἀλβανοῦ. σαρκῶν τε καὶ εὐχροίας γεννητικός. πέψει δὲ ἄθετος. ὁ δὲ συρεντῖνος αὐστηρὸς ἱκανῶς ἐστίν. ὅθεν ἐντέρων καὶ στομάχου ῥεῦμα ἵστησι. κεφαλῆς τε ἧττον ἅπτεται λεπτομερὴς ὤν. παλαιωθεὶς δὲ εὐστόμαχός τε καὶ ἡδίων γίνεται. ὁ δὲ ἀδριανὸς καὶ ὁ μα

μερτιανὸς

μερτιανὸς γινόμενος ἐν σικελίᾳ, κατίσον εἰσὶν ἁδρομερεῖς. μετρίως στύφοντες. καὶ τά-
χιον παλαιοῦται. ἧττον τε τῶν νευρωδῶν ἅπτεται διὰ τὸ εἶναι τοῖς λεπτόν. ὁ δὲ πραιτουτια-
νὸς καὶ αὐτὸς ἐκ τῆς κατὰ ἀδρίαν κομιζόμενος τόπων, εὐώδης καὶ λεπτότερός ἐστιν. ὅθεν λαν-
θάνει πολὺς πινόμενος. φυλάττει τε ἐφ' ἱκανὸν τὴν μέθην καὶ καροῖ. ὁ δὲ ἰστρικὸς λεγό-
μενος, ἔοικε τῷ πραιτουτιανῷ. οὐρητικώτερος ὑπάρχων. ὁ μέντοι χῖος ἁπαλώτερος τῶν
προειρημένων. εὔστομος. εὔποτος. ἧττον μεθυστικῶν. ῥεύματος σταλτικός. χρήσιμος εἰς
τὰ ὀφθαλμικά. ὁ δὲ λέσβιος εὐανάδοτος. κουφότερος τοῦ χίου καὶ εὐκοίλιος. τὴν αὐτὴν
δὲ τούτῳ κέκτηται δύναμιν ὁ κατὰ ἔφεσον γινόμενος. καλούμενος δὲ φυγελίτης. ὁ δὲ ἐκ
τῆς ἀσίας μεσογείτης ἐκ τοῦ τμώλου, κεφαλαλγὴς καὶ νεύρων βλαπτικός. ὁ δὲ κῷος καὶ
κλαζομένιος διὰ τὸ θαλάττης πολλῆς μετέχειν εὔφθαρτος καὶ ἐμπνευματώδης. κοι-
λίας τε ταρακτικὸς καὶ νεύρων ἐστὶ βλαπτικός. κοινῶς δὲ πᾶς ἄμικτος οἶνος καὶ ἀκέραιος,
αὐστηρὸς δὲ τὴν φύσιν, θερμαντικός. εὐανάδοτος. εὐστόμαχος. ὀρεκτικός. θρεπτικός. ὑπνω-
τικός. ῥωστικός. εὐχροίας παρασκευαστικός. ἱκανῶς δὲ ποθείς, βοηθεῖ τοῖς κώνειον, ἢ κόριον, ἢ
φαρικὸν, ἢ ἰξίαν ἢ μηκώνειον ἢ λιθάργυρον. ἢ σμίλακα, ἢ ἀκόνιτον, ἢ μύκητας εἰληφόσι.
πρός τε ἑρπετῶν δηγμοὺς καὶ πληγὰς πάντων, ὅσα πλήξαντα ἢ δακόντα κατὰ ψύξιν ἀναι-
ρεῖ ἢ ἀνατρέπει στόμαχον. ποιεῖ καὶ πρὸς ἐμπνευμάτωσιν χρονίαν καὶ δῆξιν ὑποχονδρίου.
καὶ πλατυσμόν. καὶ λύσια στομάχου. ἐντέρων τε καὶ κοιλίας ῥευματισμοῖς. καὶ ἐφιδροῦσι καὶ
διαφορουμένοις ἁρμόζουσι. μάλιστα δὲ οἱ λευκοὶ καὶ παλαιοὶ καὶ εὐώδεις. οἱ μέντοι παλαιοὶ
καὶ γλυκεῖς, καὶ πρὸς τὰ περὶ κύστιν καὶ νεφροὺς ἐπιτηδειότεροι. πρός τε τραύματα καὶ φλεγ-
μονὰς σὺν ἐρίοις οἱ αὐστηροὶ ἐπιτιθέμενοι. καταντλοῦνται δὲ ὠφελίμως πρὸς τὰ θηριώδη
καὶ φαγεδαινικὰ καὶ ῥευματιζόμενα ἕλκη. πρὸς δὲ τὴν ἐν ὑγείᾳ χρῆσιν εὔθετοι οἱ ἀθάλασ-
σοι αὐστηροὶ καὶ λευκοί. διαφέρουσι δὲ τούτων οἱ ἰταλικοί. ὡς ὁ φαλερῖνος. συρεντῖνος καὶ
κέκουβος. ὅ τε σιγνῖνος καὶ ἄλλοι πολλοὶ οἱ ἀπὸ τῆς καμπανίας. καὶ ὁ πραιτουτιανὸς ἀπὸ τοῦ
ἀδρία. καὶ σικελιωτικὸς ὁ καὶ μαμερτιανὸς καλούμενος. ἑλληνικῶν δὲ χῖος. λέσβιος. φυγε-
λίτης ὁ ἐν ἐφέσῳ γινόμενος. οἱ δὲ παχεῖς καὶ μέλανες κακοστόμαχοι. φυσώδεις. σαρ-
κὸς μέντοι γεννητικοί. οἱ μέντοι λεπτοὶ καὶ αὐστηροὶ εὐστόμαχοι. ἧττον δὲ σαρκοποιοί. οὐρη-
τικώτεροι δὲ καὶ κεφαλαλγεῖς οἱ σφόδρα παλαιοὶ καὶ λεπτοὶ καὶ λευκοί. ἅπτονται δὲ τῶν νευ-
ρωδῶν πλεονασθέντες. οἱ μέσοι δὲ τὴν ἡλικίαν ἄριστοι πρὸς πόσιν. ὡς οἱ ἀπὸ ζ´ ἐτῶν. ἡ δὲ
ποσότης παρὰ τὴν ἡλικίαν καὶ τὴν τοῦ ἔτους ὥραν, καὶ ἔθη καὶ ποιότητα τοῦ οἴνου ὁριζέσθω.
καὶ τὸ μὴ διψῆν δὲ ἄριστον ἐστὶ παράγγελμα. καὶ τὸ μετρίως βραχῆναι τὴν τροφήν. μέθη δὲ
πᾶσα καὶ μάλιστα ἡ συνεχὴς ἐπιβλαβής. τά τε γὰρ νεῦρα πολιορκούμενα καθ' ἑκάστην ἐν-
δίδωσι καὶ παθῶν ὀξέων ἀρχὰς ἐμποιεῖ καθημέραν ἡ πολυποσία. μετρίως δὲ οἰνοῦσθαι ἐπί
τινων ἡμερῶν, καὶ μάλιστα ἐπὶ ὑδροποσίας ὠφέλιμον. μετασυγκρίνει γάρ πως τάς τε
αἰσθητὰς ἀνακαθαῖρον, ἐκκρίσεις. καὶ ἀδήλως ποροποιοῦν. δεῖ μέντοι γε μετὰ τὴν οἴνω-
σιν ὑδροποτεῖν. ἀπὸ θεραπείας γάρ τινος τῆς συγκειμένης οἰνώσεως, τρόπον ἐπάγει βοη-
θείας. ὁ δὲ καλούμενος ὀμφακίτης, σκευάζεται ἰδίως ἐν λέσβῳ. θηλοποιουμένης
μήπω κατὰ πάντα πεπείρου τῆς σταφυλῆς οὔσης. ἐπειδὲ ὀξιζούσης, ἐπὶ ἡμέρας γ´ ἢ δ´
ἕως ἂν ῥυσσωθῶσιν οἱ βότρυες. καὶ μετὰ τὸ ἐκθλιβῆναι ἡλιάζεται ἐν κεραμίοις οἶνος. στυ-
πτικὴν δὲ ἔχει τὴν δύναμιν καὶ εὐστόμαχον. καὶ κισσώδεσι καὶ ἐλεώδεσι καὶ τοῖς δυσπέπτοις καὶ
ἐκλελυμένοις τὸν στόμαχον ἁρμόζουσαν. δοκεῖ δὲ καὶ λοιμικαῖς διαθέσεσι βοηθεῖν κατὰ

ῥοφούμενος. χρήζουσι δὲ οἱ τοιοῦτοι οἶνοι ἐτῶν πλειόνων. ἄλλως γὰρ οὐκ εἰσὶ πότιμοι. ὁ δὲ
καλούμενος δευτερίας ὃν ἔνιοι πότιμον καλοῦσι, σκευάζεται τοῦτον τὸν τρόπον. εἰς
τὰ στέμφυλα ὧν ἐξέθλιψας οἴνου μετρητὰς λʹ, βάλε ὕδατος μετρητὰς γʹ. καὶ μίξας
καὶ πατήσας ἔκθλιψον. καὶ ἀφέψησον εἰς τὸ τρίτον. χρὴ δὲ ἑκάστῳ τῶν ὑπολειφθέντων μετρη-
τῶν, μίξον ἁλὸς ξε. β. καὶ μετὰ τὸν χειμῶνα διαχεῖ εἰς κεράμια. χρῶ δὲ αὐτῷ μετ' ἐ-
νιαυτόν. ταχέως γὰρ ὀξίτηλος γίνεται. ἁρμόζει δὲ ἐφ' ὧν διστάζομεν οἶνον διδόναι, ἀνα-
γκαζόμενοι διὰ ἐπιθυμίαν τοῦ νοσοῦντος. καὶ ἐπὶ τῶν νόσον ἀναλαμβανόντων χρονίως. γί-
νεται δὲ καὶ ἀδύναμος λεγόμενος τὴν αὐτὴν ἔχων τῷ δευτερίᾳ δύναμιν. δεῖ δὲ ἴσον μέ-
τρον ὕδατος τῷ τοῦ γλεύκους μίξαντας, ἑψῆσαι πραέως πυρὶ μαλακῷ ἄχρις ἂν ἐξαν-
αλωθῇ τὸ ὕδωρ. εἶτα μετὰ τοῦτο ψύξαντας καταγγίζειν εἰς ἀγγεῖον πεπισσωμένον. ἔνιοι δὲ
θαλάττης πελαγίας καὶ ὕδατος ὀμβρίου καὶ μέλιτος καὶ γλεύκους ἴσα μίξαντες καὶ κα-
ταγγίσαντες, ἡλιάζουσιν ἐπὶ ἡμέρας μʹ. χρῶνται δὲ αὐτῷ πρὸς τὰ αὐτὰ μετ' ἐνιαυτόν. ὁ
δὲ, ἐκ τῆς ἀγρίας σταφυλῆς μέλας, στυπτικὸς ὑπάρχων, ἁρμόζει κοιλίᾳ ῥευματιζομέ-
νῃ. καὶ στομάχῳ. καὶ πρὸς τὰ ἄλλα ὅσα στύψεως καὶ συστολῆς χρήζει.

Περὶ μελιτίτου οἴνου. κεφ. ψοη.

Οἶνος μελιτίτης, δίδοται μὲν ἐν χρονίοις πυρετοῖς ἀσθενῆ στόμαχον ἔχουσιν. ὑπομαλάτ-
τει γὰρ τὴν κοιλίαν. οὖρα κινεῖ. στόμαχον ἀποκαθαίρει. ἁρμόζει καὶ ἀρθριτικοῖς. καὶ νεφρι-
τικοῖς. καὶ τοῖς ἀσθενῆ τὴν κεφαλὴν ἔχουσι. χρήσιμος δὲ καὶ γυναιξὶν ὑδροποτούσαις.
εὐώδης γάρ ἐστι καὶ θρεπτικός. διαφέρει δὲ τοῦ οἰνομέλιτος. ὅτι ἐκεῖνος μὲν ἐξ αὐστηροῦ
οἴνου καὶ παλαιοῦ καὶ ὀλίγου μέλιτος σκευάζεται. ὁ δὲ μελιτίτης πρὸς ε χόας αὐστη-
ροῦ γλεύκους. μέλιτος χοῦν ἕνα καὶ ἁλὸς κύαθον ἕνα. σκευάζειν δὲ δεῖ ἐν μεγάλῳ ἀγγείῳ
ἵνα τόπον ἔχῃ πρὸς τὸ ὑπερζέειν παραπάσσοντας τοῦ προειρημένου ἁλὸς κατ' ὀλίγον ἄχρις
ἂν ἐκζέσῃ. παυσαμένου δὲ καταγγίζειν εἰς ἕτερα κεράμια. Περὶ οἰνομέλιτος. κεφ. ψοθ

Οἰνόμελι δὲ διαφέρει τὸ ἐκ τοῦ παλαιοῦ οἴνου καὶ αὐστηροῦ καὶ μέλιτος καλοῦ γινόμενον.
ἧττον γὰρ πνευματοῖ καὶ ταχέως παρίσταται τὸ τοιοῦτον. ἔστι δὲ τὸ μὲν παλαιὸν, θρεπτικόν.
τὸ δὲ μέσον, εὐκοίλιον. οὐρητικόν. βλάπτει δὲ ἐπὶ τροφῇ ληφθέν. πινόμενον δὲ ἐν ἀρχῇ πλη-
ροῖ. ὄρεξιν δὲ μετὰ ταῦτα κινεῖ. σκευάζεται δὲ πρὸς δύο μετρητὰς ὡς τὸ πολὺ, οἴνου ἑνὸς
μετρητοῦ μέλιτος μισγομένου. οἱ δὲ, ἵνα τάχιον αὐτὸ παραστήσωσι, συνέψουσι τὸ μέλι
τῷ οἴνῳ. καὶ οὕτω καταγγίζουσιν. ἔνιοι δὲ διὰ λυσιτέλειαν, γλεύκους ζέοντος ξε. ςʹ πρὸς ξε.
αʹ μέλιτος μισγνῦντες μετὰ τὸ ἀποζέσαι καταγγίζουσι. μένει δὲ γλυκύ.

Περὶ μελικράτου. κεφ. ψπ.

Μελίκρατον δὲ τὴν αὐτὴν τῷ οἰνομέλιτι δύναμιν κέκτηται. χρώμεθα δὲ τῷ ἀφεψημέ-
νῳ. ἐφ' ὧν κοιλίαν μαλάξαι βουλόμεθα. ἢ ἔμετον κινῆσαι ὡς ἐπὶ τῶν θανάσιμον πεπωκό-
των. διδόντες αὐτὸ μετ' ἐλαίου. τῷ δὲ ἀφεψημένῳ ἐπὶ τῶν μικροσφύκτων καὶ ἀσθενῶν καὶ βησ-
σόντων καὶ περιπνευμονικῶν καὶ διαφορουμένων. τὸ δὲ σκευαστὸν καὶ ἀπόθετον ὃ ἰδίως ἔνιοι
ὑδρόμελι καλοῦσι, μέσον μὲν τῇ ἡλικίᾳ ὑπάρχον, ἀναλογεῖ τῷ δευτερίᾳ καὶ ἀδυνάμῳ
οἴνῳ ὅσον ἐπὶ τῷ τὰς δυνάμεις ἀνακτᾶσθαι. ὅθεν ἐπὶ τῶν φλεγμαινόντων τι μέρος ἐστὶν
εὔθετον μᾶλλον τοῦ δευτερίου. τὸ δὲ παλαιότερον, ἀδόκιμον ἐπὶ τῶν φλεγμαινόντων καὶ
στενῶν. ἐπὶ δὲ τῶν στόμαχον πεπονθότων ἢ ἀνορέκτων ἢ διαφορουμένων ἐπιτήδειον. σκευά-
ζεται δὲ πρὸς ἓν μέλιτος μέρος. δύο ὕδατος ὀμβρίου παλαιοῦ μισγομένου καὶ ἡλιαζομένου.
οἱ δὲ,

οἱ δὲ, πηγαῖον μίξαντες ἀφέψουσιν εἰς τὸ τρίτον καὶ ἀποτίθενται. καλοῦσι δέ τινες καὶ τὸ ἀπὸ μέλιτος ἐκ πλυνομένων τῶν κηρίων ὕδατι σκευαζόμενον, ὑδρόμελι καὶ ἀποτιθέμενον· δεῖ δὲ αὐτὸ καὶ ἀκρατέστερον ποιεῖν. οἱ δὲ, καὶ τοῦτο ἕψουσιν. ἔστι δὲ ἄθετον ἐπὶ νοσούντων. διὰ τὸ πλεῖστον ἔχειν κηρανθέμου.

Περὶ ὕδατος. κεφ. πα.

Ὕδωρ. τὴν μὲν ἐν τῷ καθόλου ἐπίκρισιν, δυσχερῆ ἔχει διὰ τὰς τῶν τόπων ἰδιότητας καὶ ἰδιοσυγκρισίας. καὶ τοὺς ἀέρας καὶ ἄλλα οὐκ ὀλίγα. ὡς δὲ ἐπὶ τὸ πολὺ ἄριστόν ἐστι τὸ καθαρὸν καὶ γλυκύ. ἀμέτοχον δὲ οἵας δήποτοῦν ποιότητος καὶ τοῖς ὑποχονδρίοις μηδ' ἐλάχιστον χρόνον ἐπιμένον. ἔτι τε ἄλυπος διοδεῦον καὶ ἐμπνευματούμενον. μὴ δὲ διαφθειρόμενον.

Περὶ θαλασσίου ὕδατος. κεφ. πβ.

Θαλάσσιον ὕδωρ, θερμόν. δριμὺ κακοστόμαχον. κοιλίας δὲ ταρακτικόν. ἄγον φλέγμα. θερμὸν δὲ καταντλούμενον, ἐπισπᾶται καὶ διαφορεῖ. ἁρμόζον τοῖς περὶ νεῦρα πάθεσι καὶ χιμέθλοις πρὸ τοῦ ἑλκωθῆναι. ὁμηλύσεσί τε ἐπιτηδείως μίσγνυται. καὶ ἐμπλάστροις καὶ μαλάγμασι διαφορητικοῖς εὔθετον. καὶ πρὸς τὰ κνώματα ἐνιέμενον χλιαρόν. καὶ πρὸς στρόφους θερμόν. ψώρας τε καὶ κνησμῶν καὶ λειχήνων καὶ κονίδων καὶ μαστῶν ἐπαρμάτων κατάντλημα. διαφορεῖ καὶ πελιώματα πυριώμενον. καὶ πρὸς τὰ τῶν θηρίων δήγματα ὅσα τρόμους καὶ ψυγμοὺς φέρει· μάλιστα δὲ σκορπίων καὶ φαλαγγίων καὶ ἀσπίδων. καὶ εἰ προσεμβαίνει τις εἰς θερμὸν αὐτὸ ὠφελεῖ. καὶ ταῖς χρονίαις καχεξίαις τοῦ σώματος καὶ τῶν νεύρων, ὠφέλιμον τὸ δι' αὐτοῦ λουτρόν. ὑποθυμιώμενον δὲ θερμόν, ὑδρωπικοὺς κεφαλαλγίας καὶ δυσηκοΐας παρηγορεῖ. ἀποτίθεται δὲ ἡ ἀκέραιος θάλασσα καὶ ἀμιγὴς ποτίμου ὕδατος, ἄβρωμος γίνεται. οἱ δὲ, προέψουσιν αὐτὴν καὶ οὕτως ἀποτίθενται. δίδοται δὲ καὶ πρὸς κάθαρσιν καθ' ἑαυτὴν ἢ μετὰ ὀξυκράτου. ἢ οἴνου ἢ μέλιτος. καὶ μετὰ τὸ καθαρθῆναι, ἐπιδιδόασι ζωμὸν ὄρνιθος ἢ ἰχθύων. πρὸς τὸ κατακεράσαι τὴν τῆς δήξεως δριμύτητα.

Περὶ θαλασσομέλιτος. κεφ. πγ.

Θαλασσόμελι. δοκεῖ καθαίρειν ἀνδρικῶς. σκευάζεται δὲ ἐκ μέλιτος καὶ ὕδατος ὀμβρίου καὶ θαλάσσης. ἴσων διυλισθέντων καὶ ἡλιασθέντων ἐν ἀγγείῳ πεπισσωμένῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οἱ δὲ, δύο μέρη θαλάσσης ἀφεψημένης καὶ ἓν μέλιτος καταμίξαντες, καταγγίζουσι. μετριώτερον δὲ γίνεται καὶ ἐπιεικέστερον τὸ τοιοῦτον τῆς θαλάσσης.

Περὶ ὄξους. κεφ. πδ.

Ὄξος ψύχει καὶ στύφει. εὐστόμαχόν τε ἐστὶ καὶ εὔορεκτον. σταλτικόν τε αἱμορραγίας πάσης. πινόμενόν τε καὶ ἐγκαθιζόμενον. καὶ ἐπὶ ῥευμάτων κοιλίας συνεψόμενον ταῖς τροφαῖς ἁρμόζει. ἐναιμόν τε ἐστὶ καὶ ἀφλέγμαντον σὺν ἐρίοις οἰσυπηροῖς ἢ σπόγγοις ἐπιτιθέμενον. στέλλει καὶ ὑστέρας καὶ ἕδρας προπεπτωκυίας. καὶ οὖλα ἀφεστῶτα καὶ αἱμορραγοῦντα. ποιεῖ καὶ πρὸς νομὰς καὶ ἐρυσιπέλατα. ἕρπητας. λέπρας. λειχῆνας. πτερύγια. σὺν τινι τῶν ἐπιτηδείων μισγόμενον. φαγεδαινικά τε ἕλκη συνεχῶς ἀπαντλούμενον. καὶ νομὰς ἵστησιν. ὠφελεῖ καὶ ποδαγρικοὺς καταντλούμενον θερμὸν μετὰ θείου. ὑπώπιά τε αἴρει σὺν μέλιτι καταχριόμενον. πρός τε τὰς ἐγκαύσεις τῆς κεφαλῆς σὺν ῥοδίνῳ καὶ οἰσυπηροῖς ἐρίοις ἢ σπόγγῳ. ὑδρωπικούς τε καὶ δυσηκόους ὑποθυμιαθὲν θερμὸν ὠφελεῖ. καὶ ἤχους καὶ συριγμούς. ἐνσταχθὲν δὲ κτείνει τοὺς ἐν ὠσὶ σκώληκας. στέλλει καὶ φύγεθλα χλιαρὸν καταντλούμενον. ἢ διὰ σπόγγων ἐπιτιθέμενον. καὶ κνησμοὺς παρηγορεῖ. πρός τε θηρίων δήγματα ὅσα ψύχει κατάντλημα θερμόν. ψυχρὸν δὲ τοῖς πυροῦσι τῶν ἰοβόλων.

ποιεῖ καὶ πρὸς τὰ θανάσιμα πάντα πινόμενον θερμὸν καὶ ἐξεμούμενον. μάλιστα πρὸς μηκωνείου καὶ κωνείου πόσιν, καὶ αἵματος καὶ γάλακτος θρόμβωσιν ἐν κοιλίᾳ. πρός τε μύκητας καὶ ἰξίαν καὶ σμίλακας σὺν ἁλσί. βδέλλας τε ποθείσας καταῤῥοφούμενον ἀποσπᾷ. καὶ βῆχα χρονίαν πραΰνει. τὴν δὲ πρόσφατον ἐρεθίζει. ἁρμόζει καὶ πρὸς ὀρθόπνοιαν θερμὸν καταῤῥοφούμενον. στέλλει δὲ ἀναγαργαριζόμενον καὶ τὰ ἐν βρόγχῳ ῥεύματα. συνάγχαις τε ἁρμόζει. καὶ πρὸς κιονίδα κεχαλασμένην. καὶ πρὸς ὀδόντων πόνον θερμὸν διακλυζόμενον.

Περὶ ὀξυμέλιτος. κεφ. πε.

Ὀξύμελι σκευάζεται οὕτω. λαβὼν ὄξους κοτύλας ε. καὶ ἁλὸς θαλασσίου μνᾶν μίαν. μέλιτος μνᾶς ι. ὕδατος κοτύλας ι. μίξας ἕψησον ἄχρις οὗ δεκάκις ἀναβράσῃ. καὶ ψύξας κατάγγισον. δοκεῖ δὲ λαμβανόμενον πάχος ἄγειν. ὠφελεῖν ἰσχιαδικούς. καὶ ἀρθριτικοὺς ἐπιληπτικούς. ἀρήγει δὲ καὶ τοῖς ὑπὸ ἐχίδνης καὶ τῆς καλουμένης σηπὸς δηχθεῖσι. καὶ τοῖς μηκώνειον ἢ ἰξίαν πιοῦσιν. ἀναγαργάρισμά τε συναγχικῶν ὠφέλιμον.

Περὶ ὀξάλμης. κεφ. πϛ.

Ὀξάλμη ὠφελεῖ καταντλουμένη πρὸς νομάς. σηπεδόνας. κυνόδηκτα. καὶ τὰ ἀπὸ τῶν ἰοβόλων δήγματα. στέλλει δὲ καὶ τὰς ἐπὶ τῶν λιθοτομηθέντων αἱμοῤῥαγίας. εὐθέως μετὰ τὴν χειρουργίαν θερμὴ ἐγκλυζομένη. καὶ ἕδραν προπεπτωκυῖαν. ἐγκλύζεται δὲ ἐπὶ τῶν μετὰ νομῆς δυσεντερικῶν. δεῖ δὲ ἐπεγχυματίζειν γάλακτι. καταῤῥοφουμένη δὲ καὶ ἀναγαργαριζομένη βδέλλας κτείνει. σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας.

Περὶ θυμοξάλμης. κεφ. πζ.

Θυμοξάλμῃ ἐχρῶντο οἱ ἀρχαῖοι ἐπὶ τῶν ἀσθενῆ τὸν στόμαχον ἐχόντων. κατὰ τρεῖς ἢ τέσσαρας κυάθους πρὸς ὕδωρ θερμὸν κεραννύντες καὶ διδόντες. καὶ ἐπὶ ἀρθριτικῶν καὶ πνευματουμένων. ἄγει δὲ παχέα καὶ μέλανα. σκευάζεται δὲ οὕτω. θύμου λείου ὀξυβάφου. ἁλῶν ἴσον. ἀλφίτων. πηγάνου. γλήχωνος. ἑκάστου ὀλίγον βαλὼν εἰς ἄγγος, ἐπίχει ὕδατος κοτύλας ϛ. ὄξους ἡμικοτύλιον. περιθεὶς τε ὀθόνιον ἐξαιθρίαζε.

Περὶ σκιλλητικοῦ ὄξους. κεφ. πη.

Τὸ δὲ σκιλλητικὸν ὄξος σκευάζεται τοῦτον τὸν τρόπον. καθάρας λευκὴν σκίλλαν καὶ κατατεμὼν καὶ διείρας λίνῳ ὥστε μὴ θιγγάνειν τοὺς τόμους ἀλλήλων, ξηράνας ἐν σκιᾷ ἐπὶ ἡμέρας μ', λαβὼν μνᾶν μίαν ἐξ αὐτῆς κάθες εἰς ξέστας ὄξους καλοῦ ιβ. ἄφες τε ἡλίῳ ἡμέρας ζ βρέχεσθαι, πωμάσας τὸ ἀγγεῖον ἐπιμελῶς. μετὰ δὲ ταῦτα ἀνελόμενος τὴν σκίλλαν καὶ ἐκπιέσας, αὐτὴν μὲν ἔῤῥιψον. τὸ δὲ ὄξος ὑλίσας, κατάγγιζε καὶ ἀποτίθεσο. ἔνιοι δὲ μνᾶν πρὸς ὄξους ξέστας ε μίσγουσιν. οἱ δὲ, αὐτόθεν καθάραντες δίχα τοῦ ξηρᾶναι, τὸν σταθμὸν ἴσον βάλλουσι. καὶ ἐῶσι μῆνας ϛ. γίνεται δὲ τὸ τοιοῦτον δηκτικώτερον. εὐθετεῖ δὲ διακλυζόμενον, πρὸς οὖλα μυδῶντα στέλλον καὶ στεῤῥοποιοῦν αὐτά. καὶ ὀδόντας κινουμένους. καὶ τὰς περὶ τὸ στόμα σηπεδόνας καὶ δυσωδίας, ἱκανῶς ἀνασκευάζον. καταῤῥοφούμενον δὲ τὸν βρόγχον στερεοῖ καὶ τυλώδη ποιεῖ καὶ τὸν ἦχον εὔτονον καὶ λαμπρὸν ἀποτελεῖ. παραλαμβάνεται δὲ πρὸς στομαχικοὺς καὶ δυσπεπτοῦντας. ἐπιληπτικούς. σκοτοδινιῶντας. μελαγχολικούς. ἀπηλιθιωμένους. ἔτι δὲ καὶ πρὸς ὑστερικὰς πνίγας. καὶ σπλῆνας ὑπερόγκους καὶ ἰσχιάδας. ἀναλαμβάνει δὲ καὶ τοὺς λίαν ἀσθενεῖς. καὶ τὸ σῶμα ὑγιεινὸν καὶ εὔχροον κατασκευάζει. ἔστι δὲ καὶ ὀξυδερκές. καὶ πρὸς δυσηκοΐαν ἐνσταγῆναι δυνατὸν ἐὰν ἐγχυματίζηται. καὶ καθόλου πρὸς ἅπαντα ἐνεργεῖ

πλὴν

πλὴν ἑλκώσεων τῶν ἐντὸς κεφαλαλγιῶν καὶ νευρικῶν. δίδου δὲ καθ᾽ ἡμέραν ὀρφ. θ᾽ νῆστι, τὴν μὲν ἀρχὴν ὀλίγον· κατὰ βραχὺ δὲ προσαύξων ἄχρι κυάθου. τινὲς δὲ κυάθους β᾽ διδόασιν ἢ καὶ πλεῖον.

Περὶ σκιλλητικοῦ οἴνου. κεφ. ϟπθ.

Ὁ δὲ ἀπὸ τῆς σκίλλης οἶνος γίνεται οὕτως. κατατεμὼν ὡς εἴρηκα τὴν σκίλλαν, ξήρανον ἐν ἡλίῳ. ἔπειτα κόψας αὐτῆς μνᾶν μίαν καὶ διασήσας λεπτῷ κοσκίνῳ, ἔνδησον ἐς ὀθόνιον ἀραιὸν καὶ κάθες εἰς γλεύκους καλοῦ καὶ προσφάτου ξε. κ᾽. τρίμηνόν τε ἔασον βραχῆναι. μετὰ δὲ ταῦτα μετεράσας τὸν οἶνον εἰς ἕτερον ἀγγεῖον, ἀπόθου περισφηνώσας ἐπιμελῶς. ἔνιοι δὲ καὶ ὑγρᾷ τῇ σκίλλῃ χρῶνται. ὑποτέμνοντες αὐτὴν κονδυλίδος τρόπον. καὶ τὴν ὅλην διπλασιάσαντες. δεῖ δὲ ἡλιάζειν ἐπὶ ἡμέρας μ᾽. καὶ παλαιοῦν ἄγαν. ἔτι δὲ καὶ οὕτω σκευάζεται ὁ προειρημένος οἶνος. λαβὼν σκίλλης ἐντετμημένης καὶ κεκαθαρμένης μνᾶς γ᾽, κάθες εἰς γλεύκους καλουμένου τὴν ἰταλικόν. καὶ μῆνας ἓξ ἔασον πωμάσας. εἶτα ὑλίσας καὶ μετεράσας ἀπόθου. εὔθετεῖ δὲ πρὸς ἀπεψίας καὶ διαφθορὰς τροφῆς. καὶ τοὺς ἀπεμοῦντας ταύτην. ἐφ᾽ ὧν τε πάχος κοιλία παράκειται ἢ στόμαχῳ. σπληνικοῖς καὶ καχέκταις. καὶ ὑδρωπικοῖς. ἰκτερικοῖς. δυσουροῦσι. στρεφουμένοις. πνευματουμένοις. παραλυτικοῖς. ῥίγεσι χρονίοις. σκοτωματικοῖς. σπάσμασι. καταμηνίων τε ἀγωγός. ἥκιστα δὲ νεῦρα λυπεῖ. ἀμείνων δὲ ὁ παλαιότερος. φυλάττεσθαι δὲ δεῖ αὐτοῦ τὴν χρῆσιν ἔν τε πυρετοῖς. καὶ ἐπὶ τῶν ἐντὸς ἐχόντων ἕλκος.

Περὶ θαλαττίου οἴνου. κεφ. ϟϙ.

Οἱ δὲ διὰ θαλάττης οἶνοι, ποικίλως σκευάζονται. οἱ μὲν γὰρ εὐθέως αὐτῶν μετὰ τὸ τρυγηθῆναι τὴν σταφυλὴν, μιγνύουσι θάλασσαν. ἔνιοι δὲ προθηλάσαντες δεύουσι. καὶ οὕτω πατοῦσι μιγνύντες θάλασσαν. οἱ δὲ, σταφιδώσαντες τὴν σταφυλὴν, βρέχουσιν ἐν πίθοις μετὰ θαλάσσης. καὶ οὕτω πατοῦντες ἐκθλίβουσι. γίνεται δὲ ὁ τοιοῦτος γλυκύς. οἱ μέντοι γε πρὸς τὴν γεῦσιν αὐστηρότερον σκευαζόμενοι, ποιοῦσι καὶ πρὸς πυρετῶν παρασκευὴν εἰ μὴ παρεῖεν ἀμείνους, καὶ πρὸς κοιλίας ὑπαγωγήν. καὶ ἐμπύοις. σκληροκοιλίοις. καὶ ὅσοι ὑπὸ τῶν ἀμιναίων ἅπτονται κεφαλῆς. κακοστόμαχοι μέντοι καὶ οὗτοι καὶ πνευμάτων γεννητικοί. οὐκ ἄχρηστον δὲ εἶναι νομίζομεν πρὸς τὸ πλήρη τὴν ἱστορίαν τοῖς φιλιστοροῦσι γενέσθαι καὶ τὴν τῶν ποικιλοτέρων οἴνων σκευασίαν, οὐχ ὅτι πολλή τις ἐστὶν ἢ ἀναγκαία ἡ χρῆσις αὐτῶν, ἀλλ᾽ ἵνα κατὰ μηδὲν αὐτῶν ἐλλείπειν δοκῶμεν. εἰσὶ δὲ αὐτῶν ἔνιοι, ἧττον περίεργοι καὶ ἐμπίπτοντες εἰς τὴν χρῆσιν. ὡς ὁ διὰ τῶν κυδωνίων καὶ ἀπίων καὶ κερατίων. ἔτι δὲ καὶ ὁ διὰ μύρτων σκευαζόμενος.

Περὶ κυδωνίτου οἴνου. κεφ. ϟϙα.

Ὁ μὲν οὖν κυδωνίτης ὃν ἔνιοι μηλίτην καλοῦσι, σκευάζεται οὕτω. μήλων κυδωνίων ἐξελὼν τὸ σπέρμα καὶ τεμὼν ὡς γογγυλίδα εἰς μετρητὴν γλεύκους, χάλασον μνᾶς ιβ᾽ πρὸς ἡμέρας λ᾽. εἶτα διυλίσας ἀπόθου. σκευάζεται δὲ καὶ οὕτω. δεῖ μετὰ τὸ κόψαι καὶ ἐκθλίψαι τὰ κυδώνια, τοῦ χυλοῦ τούτων μίξαι τοῖς ιβ᾽ ξέσταις, ἕνα ξε. μέλιτος. καὶ οὕτω χρὴ ἀποθέσθαι. ἔστι δὲ στυπτικός. εὐστόμαχος. δυσεντερίαις ἁρμόζων. ἡπατικοῖς νεφριτικοῖς τε καὶ δυσουροῦσι.

Περὶ μηλομέλιτος. κεφ. ϟϙβ.

Καὶ μηλόμελι δὲ ὃ καὶ κυδωνόμελι ὀνομάζεται, σκευάζεται οὕτω. μήλων κυδωνίων ἐξαιρεθέντων τὰ σπέρματα καὶ ἐμβληθέντων ἐς μέλι ὅτι πλεῖστον ὥστε ἐνεσφηνῶσθαι, γίνεται

προσηνὲς μετ᾽ ἐνιαυτόν. οἰνομέλιτι ἐοικός. ἁρμόζον πρὸς ἃ καὶ ἡ πρὸ αὐτοῦ σκευασία.

Περὶ ὑδρομήλου. κεφ. ψλγ.

Ὑδρόμηλον δὲ σκευάζεται, μισγομένου τοῦ ἐκ τῶν κυδωνίων μηλομέλιτος μέτρου ἑνός. πρὸς β´ μέτρα ἀφεψημένου ὕδατος καὶ ἡλιαζομένου ἐν τοῖς ὑπὸ κύνα. δύναμις δὲ καὶ τούτου ἡ αὐτή.

Περὶ ὀμφακομέλιτος. κεφ. ψλδ.

Ὀμφακόμελι δὲ σκευάζεται τοῦτον τὸν τρόπον. λαβὼν ὄμφακας μήπω περκαζούσας, ἡλίαζε ἐπὶ ἡμέρας γ´. καὶ μετὰ ταῦτα ἐκθλίψας. βάλε πρὸς γ´ μέρη τοῦ χυλοῦ μέλιτος καλλίστου ἀπηφρισμένου μέρος ἕν. καὶ ἡλίαζε καταγγίσας εἰς κεράμους. δύναμιν δὲ ἔχει σταλτικήν. ψυκτικήν. ὅθεν ἁρμόζει στομαχικοῖς. κοιλιακοῖς. ἡ χρῆσις δὲ αὐτοῦ μετ᾽ ἐνιαυτόν.

Περὶ ἀπίτου οἴνου. κεφ. ψλε.

Ἀπίτης σκευάζεται ὁμοίως ὡς περὶ καὶ ὁ κυδωνίτης. μὴ λίαν δὲ ἔστωσαν οἱ ἄπιοι πέπειροι. καὶ ὁ τῶν κερατίων δὲ καὶ ὁ τῶν μεσπίλων καὶ οὔων, ὁμοίως σκευάζεται. πάντες δὲ εἰσὶ στυπτικοὶ στρυφνοί. εὐστόμαχοι. ῥεύματα ἔνδον ἐπέχοντες.

Περὶ οἰνανθίνου. κεφ. ψλς.

Ὁ δὲ οἰνάνθινος σκευάζεται οὕτω. λαβὼν τῆς ἀγρίας ἀμπέλου τὸ ἄνθος βρυούσης ξηρὸν μνᾶς β εἰς μετρητὴν γλεύκους πρὸς ἡμέρας λ, εἶτα διυλίσας ἀπόθου. ποιεῖ δὲ πρὸς ἀτονίαν στομάχου. ἀνορεξίαν. κοιλιακοὺς καὶ δυσεντερικούς.

Περὶ ῥοΐτου οἴνου. κεφ. ψλζ.

Ὁ ῥοΐτης δὲ οἶνος, σκευάζεται οὕτως. ῥόας ἀπυρήνους λαβὼν ὡρίμους καὶ ἐκθλίψας τὸν χυλὸν τῶν κόκκων ἀπόθου. ἢ ἀφεψήσας εἰς τρίτον οὕτως ἀποτίθεσο. ποιεῖ δὲ πρὸς τὰ ἐντὸς ῥεύματα καὶ πυρετοὺς ῥοώδεις. ἔστι δὲ εὐστόμαχος καὶ στεγνωτικὸς κοιλίας. καὶ οὐρητικός.

Περὶ ῥοδίτου οἴνου. κεφ. ψλη.

Ῥοδίτης δὲ οὕτω σκευάζεται. ῥόδων ξηρῶν κεκομμένων μνᾶν μίαν ἐνδήσας εἰς ὀθόνιον, κάθες εἰς γλεύκους ξε η. μετὰ δὲ τρεῖς μῆνας διυλίσας μετάγγιζε καὶ ἀποτίθεσο. χρήσιμος δὲ ἀπυρέτοις. πρὸς στομάχου πέψεις καὶ πόνους ὑποπινόμενος. πρός τε καθύγρους κοιλίας καὶ δυσεντερείαν. σκευάζεται δὲ καὶ διὰ χυλοῦ ῥόδων καὶ μέλιτος μισγομένου. ὃ καλεῖται ῥοδόμελι. ἁρμόζει πρὸς τὰς ἐν ἀρτηρίᾳ τραχύτητας.

Περὶ μυρτίτου οἴνου. κεφ. ψλθ.

Μυρτίτης δὲ σκευάζεται οὕτω. δεῖ μύρτα μέλανα παρακμάζοντα λαβόντα, κόπτειν καὶ ἐκθλίβειν τὸν χυλὸν δι᾽ ὀργάνου καὶ καταγγίζειν. ἔνιοι δὲ καὶ ἀφεψοῦσιν εἰς τρίτον. οἱ δὲ, καὶ προθηλοπαιδεύουσιν ἐν ἡλίῳ. καὶ ξηράναντες μίσγουσι τῇ χοινικὶ κοπείσῃ, τρεῖς κοτύλας ὕδατος καὶ οἴνου παλαιοῦ τὸ αὐτό. οὕτω τε ἐκθλίβουσι καὶ ἀποτίθενται. ἱκανῶς δὲ ἐστὶ στυπτικὸς καὶ εὐστόμαχος. ῥευματιζομένῳ τε στομάχῳ καὶ κοιλίᾳ χρήσιμος, πρός τε τὰς ἐντὸς ἑλκώσεις καὶ ῥοῦν. μελαίνει δὲ καὶ τρίχας ἐν κεφαλῇ.

Περὶ μυρσινίτου οἴνου. κεφ. ψμ.

Μυρσινίτης δὲ σκευάζεται οὕτω. δεῖ λαβόντα τῶν μελαίνων μυρσινῶν τοὺς ἀκρέμονας καὶ τὰ φύλλα σὺν τοῖς μύρτοις κόπτειν. καὶ βάλλειν εἰς τοὺς τρεῖς τοῦ γλεύκους χόας, τῆς μυρσίνης κεκομμένης μνᾶς ι. καὶ ἕψειν ἄχρις ἂν δύο ὑπολειφθῶσιν ἢ τὸ ἥμισυ. καὶ διυλίσαντας ἀποτίθεσθαι. ποιεῖ δὲ οὗτος πρός τε ἀχῶρας καὶ πίτυρα. ἐξανθήματα. οὖλα. παρίσθμια. ὦτα πυορροοῦντα. στέλλει καὶ ἱδρῶτας.

Περὶ σχινίνου οἴνου. κεφ. ψμα.

Καὶ ὁ σχίνινος δὲ ἐοικότως τῷ μυρσινίτῃ σκευάζεται.

Περὶ τερμινθίνου οἴνου. κεφ. ψμβ.

Καὶ ὁ τερμίνθινος ὁμοίως. ἔγκαρποι δὲ καὶ τούτων οἱ ἀκρέμονες λαμβάνονται. καὶ παρα

πλησίας εἰσὶ δυνάμενος, συπτικοὶ καὶ εὐστόμαχοι. ῥεύμασί τε ἁρμόζοντες στομάχου. ἐντέρων. κύστεως. αἱμοῤῥαγίας. κατουλοῦσι δὲ καὶ τὰ ῥευματικὰ πάντα ἕλκη ἐπαντλούμενοι. τούς τε περὶ ὑστέραν καὶ ἕδραν ῥευματισμοὺς στέλλουσιν ἐγκαθιζόμενοι.

Περὶ φοινικίτου οἴνου. κεφ. ογ.

Φοινικίτης. λαβὼν φοίνικας τὰς χυδαίους πεπείρους, βάλε εἰς πυθάκνην τετρημένην ἐν τῷ πυθμένι. καὶ ἐσφηνωμένην καλάμῳ πεπωματωμένῳ. τὸ δὲ στόμα λίνῳ βεβύσθω. ἐπίχεε δὲ τοῖς δέκα χοίνιξιν ὕδατος χόας γ΄. εἰ δὲ μᾶλλον αὐτὸ γλυκὺ θέλεις εἶναι, πέντε χόας ἐπίχει. ἔα δὲ ἐπὶ ἡμέρας ι΄. τῇ δὲ ια΄ ἀφαιρῶν τὸ ἀπὸ τοῦ καλάμου ὀθόνιον, ἀποδέχου οἶνον παχὺν καὶ γλυκὺν καὶ ἀνεπίθετον. ἔστι δὲ ἡδὺς μὲν, κεφαλαλγὴς δέ. ποιῶν πρὸς ῥεύματα διὰ τὸ στύφειν. ὅθεν στομαχικοῖς καὶ κοιλιακοῖς. καὶ αἱμοπτυϊκοῖς ἁρμόζει. ἔνιοι δὲ τὸ αὐτὸ πάλιν τοῦ ὕδατος μίσγοντες δέχονται. καὶ τὸ τρίτον πιοῦσι. καὶ τέταρτον καὶ πέμπτον καὶ ἕκτον ὅτε λοιπὸν ὀξίζει.

Περὶ κατορχίτου οἴνου. κεφ. οδ.

Καὶ ὁ κατορχίτης δὲ ὃν ἔνιοι συκίτην καλοῦσιν, ἐν Κύπρῳ σκευάζεται ὁμοίως τῷ φοινικίτῃ. διαφέρει δὲ ὅτι ἐπὶ τούτου ἔνιοι ἀντὶ ὕδατος στεμφύλων ἀπόβρεγμα νεοθλίπτων, τὸ ἴσον μέτρον βάλλουσιν. ἰσχάδες δὲ λαμβάνονται αἱ χελιδόνιαι καλούμεναι. ἢ φοινικαῖ. μέλαιναι δὲ εἰσὶ καὶ ἀποβρέχονται ὡς προείρηται. μετὰ δὲ ἡμέρας δέκα ἐκλαμβάνεται τὸ ὑγρόν. καὶ ἐκ δευτέρου καὶ τρίτου ἐπιχεῖται, τοῦ ἐκ τῶν στεμφύλων ἀποβρέγματος τὸ αὐτὸ μέτρον. ὁμοίως δὲ ἐκ διαστημάτων ἐκλαμβάνεται τὸ δ΄. καὶ ε΄. ἀπόβρεγμα ὁμοίως ὀξίζον. ᾧ ἀντὶ ὄξους χρῶνται. λεπτομερὴς δέ ἐστι καὶ φυσώδης καὶ κακοστόμαχος. ἀποστρέφων ὄρεξιν. εὐκοίλιος μέντοι καὶ οὐρητικός. κατασπᾷ δὲ καὶ ἔμμηνα. καὶ γάλα δαψιλὲς ποιεῖ. αἷμα δὲ φαῦλον κατασκευάζει. καὶ ἐλεφαντιάσεως ἐστὶ κινητικόν. ὡς καὶ τὸ ζῦθος. ἔνιοι δὲ καὶ ἁλῶν τοῖς ἓξ κεραμίοις, ξε ἐμβάλλουσι δέκα. οἱ δὲ, ἅλμης κεράμιον, δυσμετάβλητον καὶ εὐκοίλιον ἔσεσθαι διανοούμενοι. οἱ δὲ, καὶ θύμον καὶ μάραθρον προστιθέασι τῷ πυθμένι. εἶτα τὰς ἰσχάδας. καὶ ἐναλλὰξ τοῦτο ποιοῦσιν ἄχρις ἂν πληρώσωσι τὸ ἀγγεῖον.

Περὶ συκομορίτου οἴνου. κεφ. οε.

Σκευάζεται δὲ καὶ ὁ ἐκ τῶν συκομόρων ὡσαύτως. ὄξος δὲ γίνεται δριμὺ, διὰ τὸ μὴ ἐξισχύειν τὴν δύναμιν αὐτῶν φυλάσσειν τὴν γλυκύτητα τοῦ ῥυέντος.

Περὶ ῥητινίτου οἴνου. κεφ. ος.

Ὁ δὲ ῥητινίτης καὶ κατὰ τὰ ἔθνη σκευάζεται. πλεονάζει δὲ ἐν Γαλατίᾳ διὰ τὸ ἀποξύνεσθαι τὸν οἶνον ἀπεπάντου μενούσης τῆς σταφυλῆς διὰ τὸ ψύχειν εἰ μὴ παραπλακῇ πευκίνῃ. κόπτεται δὲ σὺν τῷ φλοιῷ ἡ ῥητίνη. καὶ τῷ κεραμίῳ μίσγεται ἡμικοτύλιον. καὶ οἱ μὲν, ἀπηθοῦσι μετὰ τὸ ἀναζέσαι χωρίζοντες τὴν ῥητίνην. οἱ δὲ, ἐῶσι. παλαιωθέντες δὲ γίνονται ἡδεῖς. πάντες δὲ κεφαλαλγεῖς οἱ τοιοῦτοι καὶ σκοτωματικοί. πεπτικοὶ μέντοι καὶ οὐρητικοί. καταῤῥοιζομένοις καὶ βήσσουσιν ἁρμόζοντες. κοιλιακοῖς. δυσεντερικοῖς. ὑδρωπικοῖς. καὶ ῥοικαῖς γυναιξί. τοῖς δὲ ἐμβαθέσιν ἑλκουμένοις ἔγκλυσμα. συπτικώτερος μέντοι τοῦ λευκοῦ ἐστιν ὁ μελανίζων.

Περὶ στροβιλίτου οἴνου. κεφ. οζ.

Στροβιλίτης δὲ σκευάζεται ἐναποβρεχομένων τῷ γλεύκει στροβίλων προσφάτων καὶ τεθλασμένων. ποιεῖ δὲ τὰ αὐτὰ τῷ ῥητινίτῃ. ἐὰν δὲ γλεύκει ἐναποβρέξας τὶς τοὺς στροβίλους ἑψήσῃ, ἁρμόζει καὶ φθινώδεσιν ἱκανῶς πινόμενος.

Περὶ κεδρίνου. κεφ. οη.

Ὁ δὲ κέδρινος ἢ ἀρκεύθινος ἢ κυπαρίσσινος ἢ δάφνινος ἢ πιτύινος ἢ ἐλάτινος, σκευάζεται ὁμοίως. χρὴ δὲ τὰ ξύλα νεότμητα ζέοντα ὅτε τὸν καρπὸν ἐκδίδωσι, τιθέναι πρὸς

ἥλιον ἢ ἐν βαλανείῳ ἢ ἐν πυρὶ ὥστε συνιδρῶσαι. καὶ συμμίγνυσιν τῷ χοῒ τοῦ οἴνου μνᾶν μίαν καταμίξαντάς τε ἐᾶν μῆνας β΄. εἶτα μεταγγίζειν. καὶ ἡλιώσαντα ἀποτίθεσθαι. πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα τῶν σκευαστῶν οἴνων. ἀποξύνεται γὰρ τὰ ἀπόκενα. ἄθετοι μέντοι οἱ φαρμακώδεις οἶνοι τοῖς ὑγιαίνουσι. θερμαντικοὶ δὲ πάντες. οὐρητικοί. ὑποστύφοντες. ὁ μέντοι δαφνίνος θερμαντικώτερος. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ τῶν μειζόνων κέδρων οἶνος. δεῖ δὲ τῷ χοῒ τοῦ γλεύκους ἡμιμναῖον κεκομμένων τῶν κεδρίδων μίξαι. ἡλιάσαι τε ἐφ' ἡμέρας μ΄. μετὰ δὲ ταῦτα διυλίζειν καὶ μεταγγίζειν.

Περὶ ἀρκευθίδου οἴνου. κεφ. ωθ.

Γίνεται καὶ ἐκ τοῦ τῶν ἀρκευθίδων καρποῦ. ὁμοίως τῷ κεδρίτῃ τὰ αὐτὰ ποιῶν.

Περὶ κεδρίτου. κεφ. ωι.

Κεδρίτης δὲ γίνεται οὕτω. κεδρίαν πλύναντες ὕδατι γλυκεῖ, διακλύζουσιν ἕκαστον κεράμιον κυάθοις β΄. καὶ οὕτω πληροῦσι γλεύκους. θερμαντικὸς δὲ καὶ οὗτος γίνεται καὶ λεπτυντικός. ἐνεχὲς παλαιᾶ ἁρμόζων δίχα πυρετοῦ. καὶ πόνοις θώρακος. πλευρῶν. στρόφοις. ἕλκεσι τοῖς ἐν κοιλίᾳ καὶ ἐντέροις. ἐμπυικοῖς. ὑδρωπικοῖς. ὑστερικαῖς. ποιεῖ καὶ πρὸς ἕλμινς. καὶ πρὸς ῥίγη. βοηθεῖ θηριοδήκτοις καὶ ἑρπετὰ κτείνει. ὠταλγίας τε ἐν σταζόμενος ἰᾶται.

Περὶ πισσίτου οἴνου. κεφ. ωια.

Οἶνος πισσίτης σκευάζεται διὰ πίσσης ὑγρᾶς καὶ γλεύκους. δεῖ δὲ τὴν πίσσαν πρῶτον πλύνειν θαλάσσῃ ἢ ἅλμῃ ἐφ' ἱκανὸν μέχρις ἂν λευκανθῇ. καὶ ἡ θάλασσα καθαρὰ ἀπορρέῃ. ἔπειτα ὕδατι γλυκεῖ. καὶ τοῖς ἡ χοεῦσι μίσγειν οὐγγίας πίσσης α΄. ἢ β΄ καὶ ἐᾶν. μετὰ δὲ τὸ ἀναζέσαι καὶ καταστῆναι καταγγίζειν. ἔστι δὲ θερμαντικός. πεπτικός. σμηκτικός. ἀνακαθαρτικός. εὔθετος τοῖς περὶ θώρακα. κοιλίαν. ἧπαρ. σπλῆνα. καὶ ὑστέρας πόνους. δίχα πυρετοῦ. καὶ χρονίοις ῥεύμασι. καὶ ἑλκώσεσι τοῖς ἐν βάθει. ποιεῖ καὶ πρὸς βῆχας. βραδυπεψίας. πνευματώσεις. ἄσθματα. καὶ πρὸς στρέμματα δὲ μᾶλλον μετὰ οἰσυπηρῶν ἐρίων.

Περὶ ἀψινθίτου οἴνου. κεφ. ωιβ.

Ἀψινθίτης δὲ ποικίλως σκευάζεται. οἱ μὲν γὰρ τοῖς μ΄ καὶ η΄ ξέσταις τῶν ἰταλικῶν κεραμίων, μίξαντες ἀψινθίου ποντικοῦ λίτραν μίαν, ἕψουσι μέχρι τὸ γ΄ ἀπολειφθῇ. ἔπειτα προσεπιχέαντες ὄξους ξέστας ϛ΄. καὶ ἀψινθίου ἡμίλιτρον ἐπιμελῶς μίξαντες, καταγγίζουσι. καταστάντα δὲ διυλίζουσιν. οἱ δὲ, μνᾶν ἀψινθίου εἰς τὸ κεράμιον καθιᾶσι. καὶ τῷ μετρητῇ τοῦ γλεύκους ἐμβρέχουσι κόψαντες καὶ ἐνδήσαντες εἰς ὀθόνιον ἀραιὸν ἐῶσιν ἐπὶ μῆνας δύο. οἱ δὲ, ἀψινθίου οὐγγίας γ΄. ἔνιοι δὲ τέσσαρας. καὶ νάρδου συριακῆς. κινναμώμου. κασσίας. σχοίνου ἄνθους καλάμου. ἐλάτης. φοίνικος ἀνὰ οὐγγίας β΄, καθιᾶσιν εἰς μετρητὴν γλεύκους. καὶ εἰς ὅλμον κόψαντες καὶ σφηνώσαντες, ἐῶσι διμηνιαῖον ἢ τρίμηνον. εἶτα διυλίσαντες καὶ μεταγγίσαντες ἀποτίθενται. οἱ δὲ, εἰς γλεύκους μετρητὴν νάρδου κελτικῆς < ιδ΄ καὶ ἀψινθίου < μ΄ καθιᾶσιν ἐν ὀθονίῳ δήσαντες. καὶ μεθ' ἡμέρας μ΄ μεταγγίζουσιν. οἱ δὲ, εἰς τοὺς κ΄ ξέστας τοῦ γλεύκους λίτρας α΄. ἀψινθίου ἐμβάλλουσι. καὶ πιτυίνης ξηρᾶς ῥητίνης οὐγγίας β΄. μετὰ δὲ ἡμέρας ι΄ διυλίσαντες ἀποτίθενται. ἔστι δὲ εὐστόμαχος. οὐρητικός. χρήσιμος βραδυπεπτοῦσιν. ἡπατικοῖς τε καὶ νεφριτικοῖς καὶ ἰκτερικοῖς. ἀνορέκτοις. κακοστομάχοις. καὶ πρὸς ὑποχονδρίων τάσιν χρόνιον. καὶ πρὸς ἐμπνευματώσεις. ἕλμινθας στρογγύλας. ἔμμηνα ἐπεχόμενα. πρός τε ἰξίου πόσιν πλεῖστος ποθεὶς καὶ ὀξυμόν μέτοις ἁρμόζει.

Περὶ ὑσσωπίτου οἴνου. κεφ. ωιγ.

Ὑσσωπίτης δὲ ὁ ἐκ τοῦ κιλικίου ὑσσώπου, καὶ ἴσος ἐστί. σκευάζεται δὲ ὁμοίως τῷ ἀψινθίτῃ. δεῖ δὲ τῷ κεραμίῳ τοῦ γλεύκους λίτραν μίαν τοῦ ὑσσώπου κεκομμένου τῶν φύλλων

προσδιδόναι. ἐνδοῦντας εἰς ὀθόνιον ἀραιόν. συγκαθίενται δὲ λιθάρια. ἵνα τῷ πυθμένι προσκαθίσῃ ὁ ἔνδεσμος. μεταγγίζεται δὲ δι' ἡμέρας μ' διυλίζων. ἁρμόζει δὲ πρὸς τὰ ἐν θώρακι καὶ πλευρῷ καὶ πνεύμονι πάθη. βῆχας τε παλαιάς. καὶ ἆσθμα. ἔστι δὲ καὶ οὐρητικός. καὶ στροφουμένοις ἁρμόζει. πρός τε ῥίγη τὰ ἐν περιόδοις. κινεῖ δὲ καὶ ἔμμηνα.

Περὶ χαμαιδρυΐτου οἴνου. κεφ. ωιδ.

Καὶ ὁ χαμαιδρυΐτης ὁμοίως τῷ ὑσσωπίτῃ σκευάζεται. θερμαντικὸς ὢν καὶ διαλυτικός. ἁρμόζων σπασμοῖς καὶ ἰκτέροις. ὑστερικαῖς πνευματώσεσι. βραδυπεψίαις. ὑδρωπικοῖς ἀρχομένοις. ἀμείνων δὲ παλαιούμενος γίνεται.

Περὶ στοιχαδίτου οἴνου. κεφ. ωιε.

Σκευάζεται καὶ στοιχαδίτης ὁμοίως. δεῖ δὲ τοῖς ς' χουσὶ μνᾶν μίαν στοιχάδος διδόναι. διαλύει δὲ πάχη καὶ πνευματώσεις καὶ πόνους πλευρᾶς καὶ νεύρων. καὶ καταψύξεις. δίδοται δὲ καὶ ἐπιληπτικοῖς ὠφελίμως μετὰ πυρέθρου καὶ σαγαπηνοῦ.

Περὶ ὄξους στοιχαδικοῦ. κεφ. ωις.

Γίνεται καὶ ὄξος διὰ στοιχάδος πρὸς τὰ εἰρημένα. ἐναποβρεχομένης ὄξει ὃν τρόπον ὡς προείρηται. ποιεῖ δὲ πρὸς τὰ αὐτά.

Περὶ κεδρίτου οἴνου. κεφ. ωιζ.

Γίνεται καὶ ἐκ τοῦ κέδρου τοῦ ψυχοτρόφου οἶνος. δεῖ δὲ λαμβάνειν τὴν πανσπέρματος πλήρη πεπείρου σὺν τοῖς κλάδοις. καὶ μνᾶν μίαν βάλλειν εἰς οἴνου χοὰς β'. ἐᾶν τε ἑπτὰ μῆνας. καὶ οὕτω μεταγγίζειν. ποιεῖ δὲ πρὸς πολλὰ τῶν ἐντὸς καθάπερ καὶ ὁ θάμνος αὐτῆς. καὶ καθόλου πάντες οἱ σκευαστοὶ οἶνοι ἀναλαμβάνουσι τὴν δύναμιν τῶν μιγμάτων. διὸ πρὸς τὰς ἐκείνων ἐπεγνωκόσι φύσεις εὐχερὲς καὶ τὰς τῶν οἴνων δυνάμεις συμβαλεῖν. ἀπυρέτοις μέντοι ἐστὶν ἡ τῶν οἴνων χρῆσις. καὶ ὄξος δὲ ἐξ αὐτοῦ γίνεται πρὸς τὰ ἐοικότα πάθη χρήσιμον.

Περὶ τραγοριγανίτου οἴνου. κεφ. ωιη.

Τραγοριγανίτης. τραγοριγάνου ∠ δ' εἰς γλεύκους ξε δ' ἐν ὀθονίῳ χάλα πρὸς μῆνας γ'. καὶ μετάγγιζε. ἁρμόζει στρόφοις. σπάσμασι. ῥήγμασι. πόνοις πλευροῦ. πνευμάτων διαδρομαῖς. δυσπεψίαις.

Περὶ βουνίτου οἴνου. κεφ. ωιθ.

Οἶνος διὰ βουνίου. βουνίου ∠ ε κόψας, κάθες εἰς κοτύλας γλεύκους τέσσαρας. καὶ τἆλλα ὅμοια ποίει. ἁρμόζει δὲ στομαχικοῖς κεκοπωμένοις δι' ὁπλομαχίαν ἢ ἱππασίαν πολλήν.

Περὶ δικταμνίτου οἴνου. κεφ. ωκ.

Δικταμνίτης. δικτάμνου ∠ δ' εἰς γλεύκους κοτύλας η' ἀπόβρεχε ὁμοίως. ποιεῖ δὲ ἀσωμένοις στόμαχον. ἄγει καὶ λόχια καὶ ἔμμηνα.

Περὶ πρασίτου οἴνου. κεφ. ωκα.

Ὁ διὰ πρασίου. πρασίου τοῦ ἀκμαίου φύλλα κόψας χοίνικας β', κάθες εἰς μετρητὴν γλεύκους. καὶ τἆλλα ὁμοίως ποίει. ἁρμόζει δὲ τοῖς περὶ θώρακα καὶ πρὸς ὅσα τὸ πράσιον.

Περὶ θυμίτου οἴνου. κεφ. ωκβ.

Θυμίτης. θύμου κεκομμένου καὶ σεσησμένου οὐγγ. ρ' ἐνδήσας εἰς ὀθόνην, κάθες εἰς γλεύκους κεράμιον. ἁρμόζει πρὸς δυσπεψίας. ἀνορεξίας. δυσεντερίας. νεύρων πόνους; ὑποχονδρίων. φρίκας χειμερινάς. καὶ πρὸς ἰοβόλα τὰ ψύχοντα καὶ σήποντα.

Περὶ θυμβρίτου οἴνου. κεφ. ωκγ.

Θυμβρίτης ὁμοίως σκευάζεται. καὶ πρὸς τὰ αὐτὰ ποιεῖ, πρὸς ἃ καὶ ὁ θυμίτης.

Περὶ ὀριγανίτου οἴνου. κεφ. ωκδ.

Ὀριγανίτης. δι' ὀριγάνου ἡρακλεωτικοῦ σκευάζεται ὁμοίως τῷ θυμίτῃ. ποιῶν πρὸς τὰ αὐτά.

Περὶ καλαμινθίτου γληχωνίτου καὶ ἀβροτονίτου οἴνου. κεφ. ωκε.

Καλαμινθίτης. γληχωνίτης. ἀβροτονίτης, ὁμοίως σκευάζεται τῷ διὰ θύμου. ποιοῦσι δὲ στομαχικοῖς καὶ ἀνορεκτοῦσι. καὶ πρὸς ἰκτερικούς. οὐρητικοὶ γάρ εἰσιν.

Περὶ κονυζίτου οἴνου. κεφ. ωκς.

Οἶνος κονυζίτης ὁμοίως σκευάζεται. ἔστι δὲ πάντων μᾶλλον θηλιακός.

Περὶ ἀρωματίτου οἴνου. κεφ. ωκζ.

Ὁ δὲ ἀρωματίτης οὕτω κατασκευάζεται. φοίνικος. ἀσπαλάθου. καλάμου. νάρδου κελτικῆς. ἑκάστου χοίνικα λειώσας, φύρασον γλυκεῖ. καὶ ποιήσας εὐμεγέθεις μάζας, βάλε εἰς γλεύκους αὐστηροῦ ξέστας ιβ. καὶ ἔασον ἡμέρας μ΄ σφηνώσας τὸ ἀγγεῖον. εἶτα διυλίσας ἀποτίθεσο. σκευάζεται δὲ καὶ ἄλλως. καλάμου ὁλκὰς η. φοῦ < ζ. κόστου < β. νάρδου συριακῆς < ϛ΄ κασίας < η. κρόκου < δ΄. ἀμώμου < ε. ἀσάρου < δ. ταῦτα ὁμοῦ λειώσας καὶ ἐν ὀθονίῳ δήσας χάλασον εἰς μετρητὴν γλεύκους. καὶ μετὰ τὸ ἀποζέσαι τὸν οἶνον μετάγγιζε. ποιεῖ δὲ πρὸς πόνους θώρακος. πλευροῦ. πνεύμονος. δυσουρίαις τε καὶ ῥίγεσιν. ἐμμηνίοις ἐπεχεθεῖσι. καὶ τοῖς διὰ κρυμὸν ὁδεύουσιν ἁρμόζει πινόμενος. καὶ πρὸς τοὺς πάχος γεννῶντας. περιποιεῖ δὲ καὶ εὐχροιαν. ὑπνωτικός τε ἐστὶ καὶ ἀνώδυνος τοῖς περὶ κύστιν καὶ νεφροῖς ἁρμόζων πάθεσι.

Περὶ οἴνου τοῦ ἐκ σμύρνης. πεπέρεως. καὶ ἴρεως. κεφ. ωκη.

Σκευάζεται δὲ οἶνος πρὸς καταρροὺς. βῆχας. ὠμότητας. ἐμπνευματώσεις καὶ πλαδῶν στομάχου. σμύρνης < β΄. πεπέρεως λευκοῦ < α΄ ἴρεως < ϛ. ἀνίσου < γ. ταῦτα ὁλοκοπα ἐνδήσας εἰς ὀθονίαν, κάθες εἰς ξε ϛ΄ οἴνου. μετὰ δὲ τρίτην διυλίσας ἀποτίθεσο εἰς λάγηνον. καὶ πότιζε μετὰ περίπατον διδοὺς ἄκρατον κύαθον α΄.

Περὶ νεκταρείτου οἴνου. κεφ. ωκθ.

Ὁ δὲ νεκταρείτης σκευάζεται ἐκ τοῦ ἑλενίου. ὃ ἔνιοι μηδικὴν. οἱ δὲ, σύμφυτον. οἱ δὲ, ἴδαιον φλόμον. οἱ δὲ, ὀρέστιον. οἱ δὲ, νεκτάρειον καλοῦσιν. ἑλενίου ῥίζης ξηρᾶς < ε. ἐνδήσας εἰς ὀθόνιον, κάθες εἰς χόας ϛ΄ γλεύκους. καὶ μετὰ γ΄ μῆνας ἀπόχει. ποιεῖ δὲ πρὸς στόμαχον. θώρακα. ἄγει δὲ καὶ οὖρα.

Περὶ τοῦ διὰ συριακῆς νάρδου καὶ κελτικῆς καὶ μαλαβάθρου οἴνου. κεφ. ωλ.

Ὁ δὲ διὰ συριακῆς νάρδου καὶ κελτικῆς καὶ μαλαβάθρου, σκευάζεται οὕτως. ἑκάστου ἡμιμναῖον λαβὼν, εἰς δίχουν γλεύκους κάθες. καὶ μετὰ μῆνας β΄ διύλιζε. δίδου δὲ καὶ κύαθον α΄. πρὸς τρεῖς ὕδατος. ποιεῖ νεφριτικοῖς. ἰκτερικοῖς. ἡπατικοῖς. δυσουροῦσιν. ἀχροοῦσι στομαχικοῖς. οἱ δὲ, ἀκόρου οὐγγίας η ἢ β΄. κελτικῆς νάρδου οὐγγίας γ΄ ἐν κεραμίῳ γλεύκους σκευάζουσιν.

Περὶ ἀσαρείτου οἴνου. κεφ. ωλα.

Ἀσαρίτης. ἀσάρου οὐγγίας γ΄ κάθες εἰς γλεύκους κοτύλας ιβ΄. ὁμοίως. ἐστὶ δὲ διουρητικός. ὑδρωπικοῖς ἁρμόζων. καὶ ἰκτεριῶσιν. ἡπατικοῖς ἰσχιαδικοῖς.

Περὶ τοῦ διὰ τῆς ἀγρίας νάρδου οἴνου. κεφ. ωλβ΄

Ὁ δὲ διὰ τῆς ἀγρίας νάρδου. νάρδου ἀγρίας τῆς ῥίζης προσφάτου λειώσας σεσησμένης κάθες οὐγγίας η εἰς χοῦν γλεύκους ὁμοίως. καὶ ἔα μῆνας β΄. χρήσιμος ἡπατικοῖς. δυσουροῦσι. πνευματουμένοις. στομαχικοῖς.

Περὶ δαυκίτου οἴνου. κεφ. ωλγ.

Δαυκίτης. δαύκου τῆς ῥίζης ὁλοκόπου < ϛ΄. εἰς γλεύκους κεράμιον κάθες ὁμοίως καὶ μετάγγιζε. ποιεῖ δὲ πρὸς πόνους θώρακος. ὑποχονδρίων. ὑστέρας. ἄγει ἔμμηνα. ἐρυγὰς κινεῖ καὶ οὖρα. ἁρμόζει βηχί. σπάσμασι. ῥήγμασιν.

Περὶ ἐλελισφακίτου οἴνου. κεφ. ωλδ.

Ἐλελισφακίτης ὁμοίως. ἐλελισφάκου < η. ὁμοίως ἐς γλεύκους ἀμφορέα ὅ ἐστι κεράμιον κάθες. ποιεῖ δὲ πρὸς νεφρῶν πόνους καὶ κύστεως πλευρῶν. αἵματος ἀναγωγάς. βῆχα. ῥήγματα. σπάσματα. θλάσματα. ἔμμηνα ἱστεν ὠμένα.

Περὶ πανακίτου οἴνου. κεφ. ωλε.

Πανακίτης. πάνακος ὀπίου οὐγγίαν α΄. εἰς χόα γλεύκους καθεὶς ὁμοίως μετάγγιζε. ποιεῖ σπάσμασι. ῥήγμασι. θλάσμασιν. ὀρθοπνοίαις. λεπτομερὴς ὢν τὴν πάχος σπληνός. ποιεῖ δὲ καὶ πρὸς στρόφους. ἰσχιάδας βραδυπεψίας. καταμήνια ἄγει καὶ ἔμβρυα. ὑδρωπικοῖς καὶ θηριοδήκτοις ἁρμόζει.

Περὶ ἀκορίτου οἴνου. κεφ. ωλε.

Ἀκορίτης δὲ καὶ ὁ ἀπὸ γλυκυρίζης ὁμοίως σκευάζεται. δεῖ γὰρ ἑκάστου < η εἰς χόας ϛ´. πρὸς μῆνας ϛ´ ἀποβρέχοντας μεταγγίζειν. πιοῦσι δὲ πρὸς πλευρὰν καὶ θώρακα κακινοῦντες καὶ οὔρησιν.

Περὶ σελινίτου οἴνου. κεφ. ωλϛ.

Σελίνου σπέρματος ὡραίμου νέου σεσησμένου < θ. ἐνδήσας εἰς ὀθόνιον, βάλε εἰς κεράμιον γλεύκους ὁμοίως. ποιεῖ δὲ ὄρεξιν· καὶ στομαχικοῖς ἁρμόζει· καὶ δυσουροῦσιν. ἔστι δὲ καὶ εὔπνους.

Περὶ μαραθρίτου καὶ ἀνηθίνου οἴνου. κεφ. ωλζ.

Καὶ μαραθρίτης καὶ ἀνήθινος. καὶ πετροσελινίτης ὁμοίως σκευάζονται πρὸς τὰ αὐτὰ ποιοῦντες. σκευάζεται καὶ δι' ἀλὸς ἄνθους καθαρτικώτερος τοῦ διὰ θαλάττης. κακοῖ δὲ φάρυγγα καὶ νεφρούς. κύστιν. στόμαχον. ὅθεν οὔτε πρὸς ὑγείαν οὔτε πρὸς πάθη χρήσιμος ὁ τοιοῦτος. γίνεται δὲ καὶ φθόριος ἐμβρύων οἶνος. φυτευομένοις γὰρ ταῖς ἀμπέλοις συμφύεται ἐλλέβορος ἢ σίκυς ἄγριος ἢ σκαμμωνία. καὶ ἀναλαμβάνουσι τὰ φυτὰ τὴν τούτων δύναμιν. καὶ ὁ ἐξ αὐτῶν οἶνος γίνεται φθόριος. γίνεται δὲ προεμημεκυίαις νήστεσι κυάθων πλῆθος ἢ κεκραμένος.

Περὶ θυμελαΐτου οἴνου. κεφ. ωλη.

Ὁ θυμελαΐτης. τῶν κλώνων σὺν τοῖς φύλλοις καὶ τῷ καρπῷ < λ βάλε εἰς γλεύκους χόας γ´· καὶ σκεύαζε ἕψων κούφως. ἄχρις ἂν β´ ἀπολειφθῶσι χόες. καὶ διυλίσας ἀποτίθεσο. καθαίρει ὑδατώδη καὶ σπλῆνα τήκει.

Περὶ χαμαιλαΐτου. κεφ. ωλθ.

Χαμαιλαΐτης. ἐπειδὰν αὐτῆς ὁ θάμνος, μετὰ τῶν φύλλων κόψας καὶ σήσας, βάλε < ι εἰς γλεύκους χοῦν. καὶ μετὰ μῆνας β´ μετάγγιζε. ποιεῖ δὲ ὑδεριῶσιν. ἡπατικοῖς. κεκοπωμένοις. καὶ ταῖς ἐκ τοκετοῦ δυσκαθάρτοις.

Περὶ χαμαιπιτυίνου. κεφ. ωμ.

Χαμαιπιτύινος ὁμοίως σκευάζεται, καὶ πρὸς τὰ αὐτὰ ἁρμόζει διουρητικὸς ὤν.

Περὶ μανδραγορείτου. κεφ. ων.

Μανδραγορείτης. τοῦ φλοιοῦ τῆς ῥίζης κατατεμὼν, ἔνδησον εἰς λίνον ἢ μιμναῖον. καὶ καθὲς εἰς μετρητὴν γλεύκους πρὸς μῆνας γ´. εἶτα μετάγγιζε. ἡ μέση πόσις ἡμικοτύλιον. πίνεται δὲ γλυκέως προσδιδομένου εἰς διπλάσιον. φασὶ δὲ κοιμίζειν καὶ καροῦν κοτύλην αὐτοῦ χοῒ ἐνιμιχθεῖσαν καὶ ποθεῖσαν. μετὰ ξέστου δὲ οἴνου κύαθος εἷς ποθεὶς ἀναιρεῖ. ἔστι δὲ ἡ σύμμετρος χρῆσις ἀνώδυνος. ῥευμάτων παχυντική. ὀσφραινόμενος δὲ καὶ ἐγκλυζόμενος καὶ πινόμενος τὸ αὐτὸ ποιεῖ.

Περὶ ἐλλεβορείτου. κεφ. ωμα.

Ἐλλεβορίτης. εἰς χοῦν γλεύκους πεθαλασσωμένου μέλανος ἐλλεβόρου < ιβ λείου βάλε ἐν ὀθονίῳ καθαρῷ. μετάγγιζε δὲ ὅταν ἀναζέσῃ εἰς θαλάσσης χόας ιε´ ἢ ιδ´ ὁλοχερῶς συνθλάσας βάλε. καὶ μεθ' ἡμέρας τινὰς διυλίσας χρῶ. πότιζε δὲ κύαθον α´ πρὸς κοιλίας λύσιν μεθ' ὕδατος ἐκ βαλανείου. ἐμημεκόσιν ἀπὸ δείπνου. ἢ ἐλλεβόρου < κ´ σχίνου οὐγγίας ιβ´. στάχυος σειριακοῦ οὐγγίας ιϛ´ σεσησμένα ἐν ὀθονίῳ δήσας. καθὲς εἰς κοτύλας ιδ´ κώου οἴνου ἐπὶ ἡμέρας μ´. εἶτα ἀπηθήσας πότιζε τρία ἡμικοτύλια ἢ εἰς γλεύκους κεράμιον θαλάττης πελαγίας ἑψημένης ξέστας ιβ´ ἐλλεβόρου λευκοῦ λίτρας ϛ´. ἐμβρέχε ἡμέρας μ´ καὶ ἀπηθήσας χρῶ. ἢ ἐλλεβόρου < ιβ´ ἀφρονίτρου < δ´ γλεύκους κοτύλας ιβ´ βρέχε ἐπὶ ἡμέρας ιε´. καὶ ἀπηθήσας χρῶ μετὰ μῆνας ἕξ. τοῦτο καὶ βρέφη ἐκτιτρώσκει. ἢ καὶ ἐκθηλοπαιδευομένης σταφυλῆς βάλε εἰς γλεύκους μετρητήν. ἔστι δὲ ὁ μετρητὴς χόες ι. καὶ βάλε γύψον εἰς τὸν οἶνον < κ. καὶ ἔασον ἡμέρας β´. καὶ καθὲς ἔνδεσμον ἐλλεβόρου μέλανος ἐστί. λ´. σχίνου < λ´. καλάμου < λ´. ἀρκευθίδων ἡμιχοίνικον καὶ δ´. σμύρνης δὲ καὶ κρόκου ἀνὰ < α´. ἐνδήσας ὀθονίῳ κρέμασον ἡ μέ-

ρας μ΄. ἔπειτα διύλιζε καὶ δίδου κοτύλας γ΄ ἢ β΄ κεράσας. καθαίρει τὰς ἐκ τοκετῶν καὶ ἐκ ξυσμῶν. κατασπᾷ δὲ καὶ ἔμβρυα καὶ πρὸς τὰς ὑστερικὰς πνίγας ποιεῖ.

Περὶ σκαμμωνίτου. κεφ. ωμβ.

Σκαμμωνίτης· σκαμμωνίου τῆς ῥίζης < ε΄ ὀρυττομένης ἐν πυραμητῷ, ἔμβαλε εἰς γλεύκους χοῦν ἕνα λεῖα δήσας ἐν ὀθονίῳ ἐπὶ ἡμέρας λ΄. καθαίρει δὲ κοιλίαν ἄγων χολὴν καὶ φλέγμα.

ΠΕΡΙ ΠΑΝΤΟΣ ΛΙΘΟΥ ΜΕΤΑΛΛΙΚΟΥ

Περὶ καδμείας. κεφ. ωμγ.

Καδμείας ἀρίστη μέν ἐστιν ἡ κυπρία, καλουμένη δὲ βοτρυῖτις, πυκνή, βαρεῖα μέσως καὶ μᾶλλον ἐπὶ τὸ κουφότερον ῥέπουσα, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι σποδοειδής, θλασθεῖσα δὲ ἔντεφρος ἔνδοθεν καὶ ἰώδης· ἐχομένη δέ ἐστιν ἡ ἔξωθεν μὲν κυανίζουσα, ἔνδοθεν δὲ λευκοτέρα, διαφύσεις ἔχουσα ἐμφερεῖς ὀνυχίτῃ λίθῳ. τοιαῦται γάρ εἰσιν αἱ ἐκ τῶν παλαιῶν μετάλλων ὀρυσσόμεναι. ἔστι δὲ καὶ πλακώδης τις λεγομένη, ὥσπερ ζώνας ἔχουσα τὰς διαφύσεις, ὅθεν καὶ ζωνῖτιν αὐτὴν ἐκάλεσαν. καλεῖται δέ τις καὶ ὀστρακῖτις, ἰσχνὴ καὶ ὡς ἐπὶ τὸ πολὺ μέλαινα, ὀστρακώδει δὲ ἡ κεχρημένη ἐπιφανείᾳ. φαύλη δὲ ἡ λευκή. χρησιμεύει δὲ πρὸς μὲν τὰ ὀφθαλμικὰ φάρμακα ἡ βοτρυῖτις καὶ ὀνυχῖτις καλουμένη. αἱ δὲ λοιπαὶ εἰς ἐμπλάστρους καὶ ξηρὰ καταπλοῦν δυνάμεναι. καὶ πρὸς ταῦτα χρησιμεύει ἡ κυπρία. ἡ γὰρ ἐκ μακεδονίας καὶ θράκης καὶ ἱσπανίας κομιζομένη, ἄθετος. δύναμιν δὲ ἔχει στυπτικήν, κοιλωμάτων ἀναπληρωτικήν, καθαρτικὴν ῥυπαρῶν, παρεμπλαστικὴν δὲ καὶ ξηραίνει καὶ ἐσχαροῖ καὶ στέλλει τὰ ἐκ σαρκώματα, καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἀπουλοῖ. γεννᾶται δὲ ἡ καδμεία ἐκ τοῦ χαλκοῦ καμινευομένου, προσιζανούσης τῆς λιγνύος τοῖς τοίχοις καὶ τῇ κορυφῇ τῶν καμίνων. εἰσὶ δὲ αὐταὶ σιδηραῖ παμμεγέθεις, ὑπὸ τῶν μεταλλουργῶν καλούμεναι ἀκεστίδες, πρὸς τὴν κορυφὴν συνημμέναι πρὸς τὸ κατέχεσθαι καὶ ἐφιζάνειν τὰ ἀναφερόμενα σώματα ἀπὸ τοῦ χαλκοῦ. ἅπερ δὴ καὶ μᾶλλον ἐφιζάνοντα ἐπισωματοῦται. καὶ ποτὲ μὲν ἓν εἶδος αὐτῆς, ποτὲ δὲ δύο ἢ ἅπαντα ἀποτελεῖται. μεταλλουργεῖται δὲ ἐκ τοῦ προυπτηκαμένου σολέου ὄρους τοῦ λεγομένου πυρίτου λίθου καιομένου. ἐν δὲ τῷ αὐτῷ ὄρει εὑρίσκεται οἱονεὶ διαζώματά τινα χαλκίτεως, μίσυος, σώρεως, μελαντηρίας, κυανοῦ, χρυσοκόλλης, χαλκάνθου, διφρυγοῦς. τινὲς δὲ καὶ ἐν μετάλλοις φασὶ λιθίνοις εὑρίσκεσθαι καδμείαν, πλανώμενοι ὑπὸ λίθων πολλὴν ἐμφέρειαν ἐχόντων, ὥσπερ καὶ ὁ ἐν τῇ κύμῃ λίθος εὑρισκόμενος, δύναμιν δὲ οὐδεμίαν ἐνδεικνύμενος. διαγινωσκομένων αὐτῶν ἐκ τοῦ κουφοτέρους αὐτοὺς εἶναι τῆς καδμείας, καὶ διαμασηθέντας μὴ ξενίζειν ἐν τῇ γεύσει, ἀγανακτεῖν δὲ τοὺς ὀδόντας ἐν τῇ γεύσει εἰ λίθος εἴη ἐν τῇ διαμασήσει. εἰ δὲ καδμεία εἴη, εὐέχεσθαι διὰ βρώσεως συνοικούσης αὐτῆς. ἔτι διακρίνεται καὶ τῷ τὴν μὲν καδμείαν λειοτριβηθεῖσαν σὺν ὄξει καὶ ξηρανθεῖσαν ἐν ἡλίῳ ἐκπιέζειν, τὸν δὲ λίθον μὴ πάσχειν τοῦτο. καὶ ἐκ τοῦ ἐπιτεθέντα μὲν τὸν λίθον πεφυρμένον πυρὶ ἀποπηδᾶν, καὶ τὸν δὲ αὐτοῦ καπνὸν ὁμοειδῆ ὑπάρχειν τῷ πυρί· τὴν δὲ καδμείαν μένειν τε καὶ ἀναδιδόναι αἰθάλην μελίζουσαν καὶ χαλκοφανῆ, ὥσπερ ζώνην τινὰ ποικίλην. ἔτι ὁ μὲν λίθος πυρωθεὶς καὶ ψυγεὶς ἀλλοιωθήσεται τῷ χρώματι καὶ κουφότερος ἔσται· ἡ δὲ καδμεία κατ' οὐδὲν μεταβάλλει, εἰ μή τις αὐτὴν ἐφ' ἱκανὰς ἡμέρας ἐγκαύσει. γεννᾶται δὲ καὶ ἐκ τῶν ἀργυρείων λευκοτέρα καὶ κουφοτέρα οὖσα, κατὰ δὲ τὴν δύναμιν ἥσσων. καυστέον δὲ τὴν προειρημένην καδμείαν

ἐγκρύπτοντας

ἐγκρύπτοντας εἰς ἄνθρακας ἕως οὗ διαφανὴς γένηται. καὶ πομφολυγώσῃ ὡς σιδήρου-σκωρία. εἶτα ἐν οἴνῳ σβεννύουσι ἀμιναίῳ. τὴν δὲ εἰς τὰ ψωρικὰ ὄξει. τινὲς δὲ τὴν οὕτω καεῖσαν ἀναλεάναντες οἴνῳ, καὶ ὀπτῶσι πάλιν ἐν ὠμῇ χύτρᾳ μέχρι κισσηρώδης τὴν ὄψιν γένηται. πάλιν δὲ μετ' οἴνου λειοτριβήσαντες τρίτον, καίουσι μέχρι τελέως εἰς σποδὸν ἀναλυθῇ, μηδὲν ἔχουσα τραχύ. καὶ ἀντὶ σποδίου χρῶνται τῇ τοιαύτῃ. πλύνεται δὲ ἐν θυίᾳ τριβομένη σὺν ὕδατι, ἀποχεομένου τοῦ ὕδατος ἄχρι μηδὲν ἐφιστῆται ῥυπαρόν. καὶ ἀναπλασθεῖσα ἀποτίθεται.

Περὶ πομφόλυγος. κεʹ ωμδʹ.

Πομφόλυξ σποδίου εἴδει διαφέρει· γένει γὰρ οὐκ ἔχει παραλλαγήν. ἡ μὲν γὰρ ὑπομελανίζει καὶ βαρυτέρα ἐστὶ κατὰ τὸ πλεῖστον, ἔμπλεως καρφῶν καὶ τριχῶν, ὥσπερ ἀπὸ ψήγματι καὶ σύρμα τῶν ἐν τοῖς χαλκουργείοις ἐδάφων καὶ καμίνων οὖσα. ἡ δὲ πομφόλυξ λιπαρά ἐστι καὶ λευκή, ἔτι κουφοτάτη, ὡς δύνασθαι ἐπιπέτασθαι τῷ ἀέρι. καὶ ταύτης δὲ δύο εἰσὶν εἴδη. τὸ μὲν, ἀερίζον καὶ ὑποπίμελον, τὸ δὲ, λίαν λευκὸν καὶ ἄκραν ἔχον κουφότητος. γίνεται δὲ ἡ λευκὴ πομφόλυξ ὅταν ἐν τῇ κατεργασίᾳ καὶ πλάσει τοῦ χαλκοῦ, πυκνότερον οἱ ἐκ τῶν χαλκουργείων συνεμπάσσωσι λελειασμένην καδμείαν, βελτίω αὐτὴν βουλόμενοι. ἡ γὰρ ἀπὸ ταύτης ἀναφερομένη αἰθάλη λεπτοτάτη οὖσα πομφολυγοῦται. οὐ μόνον δὲ ἐκ τοῦ χαλκοῦ κατεργασίας τε καὶ ὕλης γίνεται πομφόλυξ, ἀλλὰ καὶ ἐκ καδμείας προηγουμένως ἐκφυσωμένης εἰς γένεσιν αὐτῆς. ποιεῖται δὲ οὕτως. ἐν οἰκίσκῳ διστέγῳ κατασκευάζεται κάμινος. καὶ κατὰ ταύτην πρὸς τὸ ὑπερῷον ἐκτομὴ σύμμετρός τε καὶ ἐκ τῶν ἄνωθεν μερῶν ἀνεῳγμένη. ὁ δὲ τοῖχος τοῦ οἰκήματος ὧ πλησιάζει ἡ κάμινος, τιτρᾶται λεπτῷ τρήματι ἄχρις αὐτῆς τῆς χώνης εἰς παραδοχὴν φυσητῆρος. ἔχει δὲ καὶ θύραν σύμμετρον πρὸς εἴσοδον καὶ ἔξοδον κατεσκευασμένην ὑπὸ τοῦ τεχνίτου. συνῆπται δὲ τούτῳ τῷ οἰκήματι ἕτερος οἶκος, ὧ αἱ φῦσαι καὶ ὁ φυσητὴρ ἐργάζεται. λοιπὸν ἄνθρακες ἐντίθενται τῇ καμίνῳ καὶ πυροῦνται. ἔπειτα παρεστὼς ὁ τεχνίτης ἐμπάσσει λεπτοπεποιημένην τὴν καδμείαν ἐκ τῶν ὑπὲρ κεφαλὴν τῆς χώνης τόπων. ὁ ὑπὸ χεῖρα τε τὸ αὐτὸ ποιεῖ ἅμα καὶ ἀνθρακιὰν προσεμβάλλει ἄχρις ἂν προστεθὲν τὸ πλῆθος ἀναλώσῃ. ἐκθυμιωμένης δὲ αὐτῆς, τὸ μὲν λεπτομερὲς καὶ κοῦφον, εἰς τὸν ἄνω ἀναφέρεται οἶκον, καὶ προσίζεται τοῖς τοίχοις αὐτοῦ καὶ τῇ ὀροφῇ. τὸ δὲ σῶμα τὸ κινούμενον ὑπὸ τῶν ἀναφερομένων, κατ' ἀρχὰς μὲν ταῖς ἐπανισταμέναις τῶν ὑδάτων πομφόλυξιν ἔοικε γίνεται. ὕστερον δὲ πλείονος τῆς αὐξήσεως συμβαινούσης ἐρίων τολύπαις ἀφομοιοῦνται. τὸ δὲ βαρύτερον εἰς τοὺς ὑποκάτω χωρεῖ τόπους. καὶ περιχεῖται τὸ μὲν τῇ καμίνῳ. τοῦτο δὲ τῷ ἐδάφει τοῦ οἰκήματος. ὃ καὶ φαυλότερον τοῦ λεπτομεροῦς ἡγητέον, διὰ τὸ γεῶδες καὶ ἔμπλεων ἀκαθαρσίας εἶναι ἐν τῇ συγκομιδῇ. τινὲς δὲ μόνως οὕτως οἴονται γίνεσθαι τὴν προειρημένην σποδόν. ἀρίστη δὲ ἡγητέον τὴν Κυπρίαν ἐν τῷ ὄξει φυραθεῖσαν. ἀποφορὰν μὲν ἔχουσαν χαλκοῦ, χρόαν δὲ πελίζουσαν πως. ἔτι δὲ βορβορίζουσαν ἐν τῇ γεύσει. καὶ ἐπ' ἄνθρακος διαπύρου τεθεῖσα ἄδολος, ὥσει ἀερόχρους γινομένη. ἐπιμελῶς δὲ προσεκτέον τοῖς προειρημένοις κριτηρίοις. δολοῦται γὰρ ὑπό τινων ταυροκόλλῃ ἢ πνεύμοσιν ἀρνείοις ἢ θαλασσίοις ἢ κεκαυμένοις ὀλύνθοις καὶ τισὶν ἄλλοις παραπλησίοις. δυσχερὲς δὲ τὸ διαγνῶναι. οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκιμασίᾳ τούτων εὑρίσκεται. πλυτέον δὲ κοινῶς πομφόλυγα τὸν τρόπον τοῦτον. ἐνδήσας αὐτὴν ἐν καθαρῷ ὀθονίῳ μέσως ἔχουσαν ἀραιότητος, ἢ ξηρὰν ἢ ὕδατι πεφυ-

γραμμένην, κάθες εἰς λεκάνην ὕδωρ ἔχουσαν ὄμβριον. καὶ ἔγκλυζε ὧδε κἀκεῖσε διαφέρων τὸν ἔνδεσμον. οὕτω γὰρ τὸ μὲν ἰλυῶδες καὶ νόσιμον αὐτῆς ἀπορρυήσεται. τὸ δὲ σκύβαλον πᾶν ἐν τῷ ὀθονίῳ μενεῖ. εἶτα ἐάσας καταστῆναι, ἀπήθησον τὸ ὕδωρ σὺν τῇ σποδῷ. καὶ πάλιν ἄλλο ἐπιχέας ἀνατάρασσε καὶ ἀπόχει. καὶ ταῦτα ποίει ἀπηθῶν τε καὶ ἀποχέων μέχρις ἂν μηδὲν ἀμμῶδες ὑφιζάνῃ. λοιπὸν τὸ μὲν ὕδωρ ἐξίπωσον. τὴν δὲ σποδὸν ξηράνας ἀποτίθεσο. τινὲς δὲ ξηράναντες ἐφ' ὅσον ἐνδέχεται, ταῖς χερσὶ λεαίνουσι μετὰ ὕδατος. ὡς μελιτώδη τὴν σύστασιν ποιήσαντες, διηθοῦσι δι' ὀθονίου περιπετάσαντες αὐτὸ τῷ ὑποδέχεσθαι μέλλοντι ἀγγείῳ. ἢ καὶ ἀποδήσαντες οὐ λίαν ἀποτεταμένον. πρὸς δὲ τὸ ῥᾳδίως διεξελθεῖν δαψιλὲς ὕδωρ ἐπιχέαντες τῷ ὀθονίῳ, ἀνταράσσουσι τὴν σποδόν. εἶτα τὸ διυλισθὲν καὶ ἐπινηχόμενον αὐτοῦ τῷ ἀγγείῳ ἀφρῶδες ὄν, αὐτόθεν μύακι ἀναλαμβάνοντες, ἀποτίθενται εἰς ὀστράκινον καινὸν ἀγγεῖον. τὸ δ' ἐγκαθήμενον πρᾴως διαστήσαντες μεταχέουσιν εἰς ἕτερον ἀγγεῖον. ἀπολειπομένου τοῦ ἐν τῷ πυθμένι ἀμμώδους. πάλιν δὲ ἐάσαντες ὑποστῆναι τὰ λιθώδη εἰς ἄλλο ἀγγεῖον καθαρὸν, ἀπηθοῦσι. καὶ τοῦτο πολλάκις δρῶσιν ἕως ἂν καθαρὰ καὶ ἀμέτοχος ἄμμου γένηται ἡ σποδός. ἄλλοι δὲ ὡς ἔστιν ὁλομερὴς εἰς ὕδωρ κατ' ὀλίγον ἐμπάσσουσι τὴν προειρημένην οἰόμενοι ἄμμον μὲν καὶ τὰ λιθώδη τῷ ἰδίῳ βάρει εἰς τὸν πυθμένα τοῦ ἀγγείου καταρρυήσεσθαι. τρίχας δὲ καὶ κάρφη καὶ τὰ ὅμοια ἐπαιωρηθήσεσθαι διὰ τὴν κουφότητα. λοιπὸν χωρίσαντες αὐτῶν τὴν σποδὸν ἐν μέσῳ οὖσαν καὶ εἰς θυίαν βαλόντες, πλύνουσιν ὡς καδμείαν. πλύνεται δὲ καὶ οἴνῳ χίῳ τεθαλασσωμένῳ κατὰ τοὺς προειρημένους τρόπους. καὶ γίνεται στυπτικωτέρα τῆς ὕδατι πλυνομένης. δύναμιν δὲ ἔχει ἣν πομφόλυξ· στυπτικήν· ψυκτικήν· ἀναπληρωτικήν· καθαρτικήν· προσπλαστικήν· καὶ μετρίως ξηραντικήν. ἔστι δὲ καὶ τῆς πρᾴως ἐκκαιούντων. ἐὰν δὲ ὀπτῆσαι δέῃ τὴν σποδὸν, λεάνας ἐπιμελῶς αὐτὴν καὶ ἀναδεύσας ὕδατι, ποιήσας τροχίσκους, θὲς εἰς ἐπίστρακον καινόν. ἐπιτίθει δὲ τοῦτο ἐπὶ λεπτὴν καὶ κούφην ἀνθρακιάν. καὶ στρέφε τοὺς κυκλίσκους συνεχῶς ἄχρις ἂν πυρροὶ καὶ ξηροὶ γένωνται. γνωστέον δὲ ὅτι ἐκ τοῦ χρυσοῦ καὶ ἀργύρου ἔτι δὲ καὶ μολύβδου γίνεται σποδιά. καὶ ἔστι μετὰ τὴν κυπρίαν ἡ ἐκ τοῦ μολύβδου ἀρίστη.

Περὶ ἀντισπόδων. κε' ωμε'.

Ἐπειδὴ δὲ καὶ τὰ ἀντίσποδα ἱκανῶς εὐχερῶς, ὑστερούσης πολλάκις σποδοῦ, τὰ ἰσοδυναμοῦντα ἀναγκαῖον ἐστὶν ὑποδεῖξαι, τίνα τε ὑπάρχει καὶ ὃν τρόπον παραληφθείη. λαβὼν τοίνυν μυρσίνης τὰ φύλλα σὺν τοῖς ἄνθεσι καὶ τοῖς μύρτοις ἀώροις ἔτι οὖσιν, ἔμβαλε εἰς ὠμὴν χύτραν. καὶ περιπλάσας τὸ πῶμα κατατετρημένον συνεχέσιν ὀπαῖς, δὸς εἰς κάμινον κεραμικήν. ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος, εἰς ἄλλην χύτραν καινὴν ὠμὴν μετάρασον αὐτό. καὶ πάλιν καὶ ὀπτηθείσης καὶ τῆς β', ἐξελὼν πλῦνε καὶ χρῶ. ὡσαύτως δὲ καὶ θαλλίαν σκευάσας παραλάμβανε. ἔστω δὲ τῆς ἀγρίας ἐλαίας. εἰ δὲ μή, τῆς ἡμέρου σὺν τοῖς ἄνθεσιν. ἢ μῆλα κυδώνια κατατετμημένα καὶ ἐξοστεϊσμένα. ἢ κηκῖδα. ἢ ῥάκη λινᾶ. ἢ ἄωρα συκάμινα λευκὰ προεξηραμμένα ἐν ἡλίῳ. ἢ σχοῖνον. ἢ τέρμινθον, ἢ οἰνάνθην. ἢ βάτου τὰ ἁπαλὰ φύλλα, ἢ πύξου κόμας, ἢ τὴν λεγομένην ψευδοκύπειρον σὺν τῷ ἄνθει. τινὲς δὲ κράδας συκῆς προεξηραμμένας ἐν ἡλίῳ, ὡσαύτως σκευάζουσιν. ἄλλοι δὲ ταυρείαν κόλλαν. οἱ δὲ, ἔρια οἰσυπηρὰ τραχέα πίσσῃ ἢ μέλιτι δεύσαντες, ὁμοίως σκευάζουσι. χρῆσις δὲ πάντων πεποίηται εἰς τὰ ἀντίσποδα.

Περὶ

Περὶ κεκαυμένου χαλκοῦ. κεφ. ωμϛ.

Ὁ δὲ κεκαυμένος χαλκὸς ἐστὶ καλὸς ὁ ἐρυθρὸς καὶ ἐν τῇ τρίψει κινναβαρίζων. ὁ δὲ μέλας πλέον ἢ δεῖ κέκαυται. σκευάζεται δὲ ἐκ τῶν ἥλων τῶν λελυμένων πλοίων. συντιθεμένων ἐν ὠμῇ κύθρᾳ. ὑποπασσομένου θείου καὶ ἁλῶν ἴσων. καὶ ἐπιπασσομένων ἐναλλάξ. πωμασθεῖσα δὲ ἡ χύτρα καὶ ὑποχρισθεῖσα πηλῷ κεραμικῷ, δίδοται εἰς κάμινον ἄχρις οὗ τελέως ὀπτηθῇ. οἱ δὲ, ἀντὶ τοῦ θείου καὶ τῶν ἁλῶν στυπτηρίαν παρεμπλάσσουσιν. ἔνιοι δὲ δίχα τοῦ θείου καὶ τῶν ἁλῶν συνθέντες ἐν χύτρᾳ, καίουσιν ἐφ' ἱκανὰς ἡμέρας. οἱ δὲ, τῷ θείῳ μόνῳ χρῶνται. ἀποσβολοῦνται μέντοι. ἄλλοι δὲ χρίοντες τοὺς ἥλους στυπτηρίᾳ μετὰ θείου καὶ ὄξους, καίουσιν ἐν ὠμῇ χύτρᾳ. ἄλλοι δ' ἐν χαλκῇ χύτρᾳ ὄξει καταρραίνοντες αὐτοὺς οὕτως ὀπτῶσι. μετὰ δὲ τὸ καῆναι πάλιν τὸ αὐτὸ ποιοῦσιν ἐπὶ τρίς, ἔπειτα ἀποτίθενται. πρωτεύει δ' ὁ ἐν Μέμφει δικαιούμενος. ἔπειτα ὁ ἐν Κύπρῳ. δύναται δὲ στύφειν. ξηραίνειν. λεπτύνειν. καταστέλλειν. ἐπισπᾶσθαι. ἀνακαθαίρειν ἕλκη. διαπουλοῦν. σμήχειν τὰ ἐν ὀφθαλμοῖς. τήκειν τὰ ὑπερσαρκοῦντα. νομὰς ἱστᾶν. κινεῖ δὲ καὶ ἐμέτους μετὰ ὑδρομέλιτος ποθεὶς ἢ ἐκλειχθεὶς σὺν μέλιτι. ἢ διαχριόμενος. πλύνεται δ' ὡς ἡ καδμεία τετράκις τῆς ἡμέρας ἀλλασσομένου τοῦ ὕδατος ἄχρι μηδεμία ἐφίσταται λάμπη. καὶ ἡ σκωρία δ' αὐτοῦ ὡσαύτως πλυνομένη, τὴν αὐτὴν ἔχει δύναμιν. ἀσθενεστέραν μέντοι.

Περὶ ἄνθους χαλκοῦ. κεφ. ωμζ.

Χαλκοῦ δ' ἄνθος ὅπερ τινὲς τῶν παλαιῶν ἥλων ψῆγμα ἐκάλεσαν, ἄριστόν ἐστι τὸ εὔθρυπτον καὶ κατάπυρρον ἐν τῷ λεαίνεσθαι. κεγχροειδές τε τῷ ῥυθμῷ καὶ βραχὺ καὶ βαρὺ καὶ μέσως στίλβον καὶ ὑπόστυφον. ἔτι δὲ ῥίνισμα τοῦ χαλκοῦ ἀμέτοχον οἷς δολοῦται. ἐλέγχεται δὲ πλατυνομένων αὐτῶν ταῖς τῶν ὀδόντων ἐπερείσεσι. γίνεται δὲ οὕτως ὅταν ἐν μεταλλικαῖς χώναις τακεὶς ὁ χαλκὸς εἰς τὰς δεξαμενὰς καταρρυῇ διὰ τῶν ἠθμῶν τῶν διηκόντων σωλήνων. διακαθαίροντες τὴν ἀκαθαρσίαν οἱ πρὸς τούτοις ὄντες, ὕδωρ ἐπιχέουσιν ἀκραιφνέστατον αὐτὸν, ψῦξαι προαιρούμενοι. ὑπὸ δὲ τῆς αἰφνιδίου πυκνώσεως καὶ συναγωγῆς, ὥσπερ ἐκπτύεται καὶ ἐπανθεῖ τὸ προειρημένον. στύφει δὲ ἐπιχρισθὲν καὶ καταστέλλει τὰς ὑπεροχάς. καὶ σμήχει τὰ ταῖς κόραις ἐπισκοτοῦντα δάκνον ἱκανῶς. ἔστι δὲ καὶ πάχους ἀγωγὸν τετρωβόλου πλῆθος διδόμενον. ἐκτήκει δὲ καὶ τὰ ἐν μυκτῆρσι σαρκώματα. καὶ δακτυλίων ἐξανθήματα συνόνως στέλλει. καὶ πρὸς δυσκώφους χρονίους τὸ λευκὸν ἐμφυσᾶται διὰ σίφωνος λεῖον. στέλλει δὲ καὶ κιονίδας καὶ παρίσθμια. λεῖον σὺν μέλιτι προσαπτόμενον.

Περὶ λεπίδος. κεφ. ωμη.

Λεπὶς δὲ ἡ μὲν ἐκ τῶν κυπρίων χαλκουργικῶν ἥλων παχεῖα. καλουμένη δὲ ἡλῖτις, καλή. φαύλη δὲ ἡ ἐκ τοῦ φαύλου χαλκοῦ. ἢ ἐκ τοῦ λευκοῦ. λεπτὴ καὶ ἀσθενὴς ὑπάρχουσα. ἣν ἀποδοκιμάζομεν. ἐγκρίνοντες τὴν παχεῖαν. καὶ ἔγκιρρον. καὶ ὄξους ἐπιρραινομένου ἰουμένην. δύναμιν δὲ ἔχει στυπτικήν. σταλτικήν. λεπτυντικήν. νομῶν ἐφεκτικήν. σηπτικήν. ἀπουλωτικήν. πινομένη δὲ μετὰ μελικράτου, ὕδωρ ἄγει. τινὲς δὲ φυρῶντες αὐτὴν μετὰ ἀλεύρου, ἐν καταποτίῳ διδόασι. μίσγεται δὲ καὶ τοῖς ὀφθαλμικοῖς δυνάμεσι. ξηραίνει γὰρ τὰ βλέφαρα τὰ τραχέα ἀποτήκουσα, καὶ τὰ ῥεύματα. πλύνεται δ' οὕτως. καθαρᾶς τῆς ξηρᾶς λεπίδος ἡμιμναῖον, βάλε εἰς θυίαν μεθ' ὕδατος διαυγοῦς, καὶ συνταράξας τῇ χειρὶ ἐπιμελῶς ἄχρις οὗ ὑποστῇ ἡ λεπίς, ἀφαίρει τὰ ὑφεστῶτα. ἀποχέας τε τὸ

ὕδωρ, ὑπὸ χειμερίου ὕδατος κοτύλην α. πλατεία τε τῇ χειρὶ τρῖβε εὐτόνως ἐν τῇ θυίᾳ. οἱονεὶ ἀποψύχων. ἐπὰν δὲ ἄρξηται ἀνιέναι τινὰ γλισχρότητα, κατὰ μικρὸν, ὕδωρ προσεπίχει ἄχρι κοτυλῶν ς΄ τρίβων εὐτόνως. ἀναλαβόντες τὴν λεπίδα τῇ χειρὶ ὡς πρὸς τὸ πλευρὸν τῆς θυίας, τρῖβε εὐτόνως. καὶ ἐξιπώσας ἀνελοῦ τὸ ἀπορρυὲν εἰς πυξίδα ἐρυθροῦ χαλκοῦ. τοῦτο γάρ ἐστι τὸ ὥσπερ ἄνθος τῆς λεπίδος καὶ εὔτονον τῇ δυνάμει. καὶ εὔχρηστον οὖν εἰς τὰ ὀφθαλμικά. τὸ δὲ λοιπὸν, ἄτοπον. καὶ τὸ καταλειφθὲν δὲ ὁμοίως πλύνων, ἀναιροῦ μέχρις ἂν μηδεμίαν γλισχρότητα ἀποκρίνῃ. τὸ δὲ λοιπὸν σκεπάσαντα δεῖ ὀθονίῳ ἐᾶσαι ἀκίνητον ἐπὶ δύο ἡμέρας. εἶτα ἀποχέαντας τὸ ἐφεστηκὸς ὕδωρ καὶ ξηράναντας ἀποτίθεσθαι εἰς πυξίδα. ἔνιοι δὲ καὶ ταύτην πλύναντες, ὡς τὴν καδμείαν ἀποτίθενται.

Περὶ λεπίδος στομώματος. κεφ. ωμδ΄.

Λεπίδος δὲ στομώματος δύναμίς ἐστιν ἡ αὐτὴ τῇ τοῦ χαλκοῦ λεπίδι. καὶ πλύσις καὶ ἀπόθεσις ὁμοία. ἐν μέντοι τῷ τὴν κοιλίαν καθαίρειν, λείπεται τῆς τοῦ χαλκοῦ.

Περὶ ἰοῦ ξυστοῦ. κεφ. ων΄.

Ἰὸν δὲ ξυστὸν οὕτω σκευαστέον. εἰς πιθάκνην ἢ ἄλλο ὅμοιον ἀγγεῖον ἐγχέας δριμύτατον ὄξος, ὑπερκατάστρεψον χαλκοῦν ἀγγεῖον. καλὸν μὲν εἰ καμαροειδές. εἰ δὲ μήγε, ἰσόπεδον. ἔστω δὲ σμιγμένον καὶ διαπνοὴν μηδεμίαν ἔχον. διὰ δὲ ἡμερῶν δέκα ἀναιρούμενος τὸ πῶμα, ἀπόξεε τὸν ἐπιτρέχοντα ἰόν. ἢ λεπίδα ἀπὸ τοῦ αὐτοῦ ποιήσας χαλκοῦ, ἐγκρέμασον εἰς τὸ ἀγγεῖον ἵνα μὴ ψαύσῃ τοῦ ὄξους. καὶ διὰ τῶν ἴσων ἡμερῶν ἀπόξυε. ἢ εἰς τὰ στέμφυλα μὴ πρόσφατα ὄντα ὀξίζοντα ἐγκρύψας μᾶζαν ἢ λεπίδα μίαν ἢ καὶ πλείονας, ὡσαύτως ἀνάστρεφε. ἐνδέχεται δὲ καὶ ἐκ ῥινισμάτων ποιῆσαι ἢ λεπίδων, αἷς περιεχόμενα τὰ χρυσᾶ πέταλα ἐλαύνεται. ἐάν τις αὐτὰ ὑπορραίνων ὄξει, ἀνακινῇ τρὶς ἢ τετράκις ἄχρις ἂν παντελῶς ἰωθῇ. γίνεσθαι δέ φασι τοῦτον τὸν ἰὸν καὶ ἐν τοῖς κυπριακοῖς μετάλλοις. τὸν μὲν, λίθοις τισὶν ἐπανθοῦντα ἐχόντων τι χαλκόν. τὸν δὲ, ἔκ τινος σπηλαίου στάζοντα ἐν τοῖς ὑπὸ κύνα καύμασι. καὶ τὸν μὲν, ὀλίγον τε καὶ ἄριστον εἶναι. τὸν δὲ ἐκ τοῦ σπηλαίου, δαψιλῆ μὲν καὶ περιρρεῖν καὶ εὔχρουν. φαῦλον δὲ ὑπάρχειν διὰ τὸ πολλοῖς ἀναμεμίχθαι λιθώδεσι. δολοῦται δὲ καὶ ἄλλοις πολλοῖς μισγόμενος. μάλλον δὲ τούτοις. τινὲς μὲν γὰρ κισήρει. οἱ δὲ, μαρμάρῳ. ἄλλοι δὲ χαλκάνθῳ. κινοῦσιν αὐτόν. καταληψόμεθα δὲ τὸν μὲν κίσηριν καὶ τὸ μάρμαρον, διὰ τοῦ νοτίσαντα τὸν ἀντίχειρα τῆς εὐωνύμου χειρὸς καὶ δεξιᾶς ἑτέρῳ προστρίβειν τι μέρος τοῦ ἰοῦ. συμβαίνει γὰρ τὸ μὲν, αὐτοῦ διαχεῖσθαι. τὰ δὲ ὑπὸ τῆς κισήρεως καὶ μαρμάρου μέρη ἀδιάχυτα μένειν. καὶ τέλος ἀπολευκαίνεσθαι τῇ ὑπὸ πλέον παρατρίψει καὶ τῇ τοῦ ὑγροῦ παραπλοκῇ. οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς τῶν ὀδόντων ἐπερείσεως. λεῖον γὰρ ὑποπίπτει καὶ οὐ τραχὺ τὸ ἀμιγές. τὸ δὲ χαλκανθὸν ἀπελέγχεται τῷ πυρί. εἰ γάρ τις ἐμπλάσας τὸν οὕτω δεδολωμένον ἰὸν ἐπὶ λεπίδα ἢ ὄστρακον, καὶ τὸ ἔπειτα τοῦτον ὑποθήσει ἐν θερμῇ τέφρᾳ ἢ ἐπὶ ἄνθραξι, μεταβάλλεται καὶ ἐρυθραίνεται τὸ χαλκανθῶδες. διὰ τὸ φύσει καιόμενον αὐτὸ τοιαύτην ἔχειν χροιάν.

Περὶ ἰοῦ σκώληκος. κεφ. ωνα΄.

Τοῦ δὲ λεγομένου σκώληκος ἰοῦ, διττὸν εἶδος ὑπάρχει. ὁ μὲν γὰρ ὀρυκτός ἐστιν. ὁ δὲ, σκευάζεται οὕτως. εἰς θυίαν κυπρίου χαλκοῦ ἔχουσαν δὲ καὶ δοίδυκα ἐκ τῆς αὐτῆς πεποιημένον ὕλης, ἐγχέας ὄξους λευκοῦ καὶ δριμέος κοτύλης ἥμισυ, τρῖβε ἕως οὗ γλοιωθῇ. εἶτα ἔμβαλε στυπτηρίας στρογγύλης ∠ α. καὶ ἁλὸς ὀρυκτοῦ διαφανοῦς ἢ θαλασσίου ὡς ὅτι λευκοτάτου καὶ στερεοῦ. εἰ δὲ μήγε νίτρου τὸ ἴσον. εἶτα λέαινε ἐν ἡλίῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν. ἕως τὴν μὲν

χροιὰν

χρόαν ἰώδης. τῇ δὲ συστάσει γλοιώδης γίνεται. καὶ οὕτως ἀναπλάσσας σκώληκας τοῖς ῥοδιακοῖς ὁμοίους, ἀποτίθεσο. ἐνεργὴς δὲ καὶ δύσχρους γίνεται ἄγαν, ἐὰν ὄξους μὲν λάβῃ μέρος ἕν. οὔρου δὲ παλαιοῦ μέρη δύο. τὰ δὲ ἄλλα ὡς προείρηται. τινὲς δὲ τὸν ἀποτετευγμένον ἐν τῷ ξυστῷ κόμμει μίξαντες ἀναπλάσσουσι καὶ πωλοῦσιν. ὃν παραιτητέον ὡς φαῦλον. ἔστι δέ τις καὶ ὑπὸ τῶν χρυσοχόων γινόμενος ἰὸς διὰ θυίας καὶ δοίδυκος κυπρίου χαλκοῦ. ἔτι δὲ οὔρου παιδίου. ᾧ τὸ χρυσίον κολλῶσιν. ἀναλογοῦσι δὲ κοινῶς οἱ προειρημένοι ἰοὶ κεκαυμένῳ χαλκῷ. μᾶλλον δὲ ἐρρωμένοι περὶ τὴν ἐνέργειαν. ἰστέον δὲ ὅτι προέχει μὲν αὐτῶν ὁ ὀρυκτὸς σκώληξ. ἐχόμενος δέ ἐστιν ὁ ξυστός. εἶτα ὁ σκευαστός. δηκτικώτερος μέντοι καὶ μᾶλλον στύφων οὗτος ὑπάρχει. ὁ δὲ τῶν χρυσοχόων ἀναλογεῖ τῷ ξυστῷ. δύναται δὲ πᾶς ἰὸς στύφειν. θερμαίνειν. ἀποσμᾶν τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λεπτύνειν. δάκρυον ἄγειν. νομὰς ἴσχειν. τραύματα ἀφλέγμαντα τηρεῖν. ἀπουλοῦν ἕλκη σὺν ἐλαίῳ καὶ κηρῷ. σὺν μέλιτι δὲ ἑψηθέντες, τύλους καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν ἀνακαθαίρουσιν. ἀμμωνιακῷ δὲ ἀναληφθέντες εἰς κολλύρια, σύριγγας καὶ τύλους ἐκτήκουσι. χρήσιμοι δὲ καὶ πρὸς ἐπουλίδας καὶ τὰς τῶν οὔλων ὑπεροχάς. ἱκανῶς δὲ καὶ βλέφαρα λεπτύνουσι σὺν μέλιτι ἐγχριόμενοι. δεῖ δὲ πυριᾶν μετὰ τὴν ἔγχρισιν σπόγγῳ δι' ὕδατος θερμοῦ. ἀναληφθέντες δὲ ῥητίνῃ τερεβινθίνῃ σὺν χαλκῷ ἢ νίτρῳ, λέπρας ὑπεραίρουσι. καυστέον δὲ ὃν ἂν ἐθέλῃς ἰὸν οὕτω. θλάσας αὐτὸν εἰς ὁλοσχερέστατα μέρη, καὶ τηγάνῳ κεραμέῳ ἐνθείς, ἀπόθες ἐπ' ἀνθράκων διαπύρων, κίνει ἕως ἂν μεταβάλλῃ καὶ ὑποσποδίσῃ τῇ χρόᾳ. λοιπὸν δὲ ψύξας, ἀποτίθεσο καὶ χρῶ. τινὲς δὲ ἐν ὠμῇ χύτρᾳ καίουσιν αὐτὸν ὡς προείρηται. οὐκ εἰς τὸ αὐτὸ δὲ πάντοτε καιόμενος μεταβάλλει χρῶμα.

Περὶ ἰοῦ σιδήρου. κε ωνβ

Ἰὸς δὲ σιδήρου στύφει. ῥοῦν τε γυναικεῖον προστιθεὶς ἴσχει. πινόμενός τε ἀσυλληψίαν ποιεῖ. ἐγχριόμενος δὲ σὺν ὄξει ἐρυσιπέλατα καὶ ἐξανθήματα ἰᾶται. πρός τε παρωνυχίας καὶ πτερύγια καὶ τραχέα βλέφαρα εὔχρηστος. καὶ κονδυλώματα καὶ οὖλα κρατύνει. ποδαγρικούς τε ὠφελεῖ ἐγχριόμενος. καὶ ἀλωπεκίας δασύνει. σίδηρος δὲ πεπυρωμένος ἐνσβεσθεὶς ὕδατι ἢ οἴνῳ καὶ πινόμενος, ἁρμόζει κοιλιακοῖς. δυσεντερικοῖς. σπληνικοῖς. χολερῶσι. καὶ στομάχῳ ἀναλελυμένῳ.

Περὶ σκωρίας σιδήρου. κε ωνγ.

Ἡ δὲ σκωρία τοῦ σιδήρου δύναται ὅσα καὶ ὁ ἰὸς τοῦ σιδήρου. ἐπὶ ἔλαττον δέ. βοηθεῖ δὲ ἀκονίτῳ μετ' ὀξυμέλιτος ποθεῖσα.

Περὶ μολίβδου πεπλυμένου. κε ωνδ.

Σκευάζεται καὶ ὁ πεπλυμένος μόλιβδος τοῦτον τὸν τρόπον. βαλὼν εἰς μολιβδίνην θυίαν ὕδωρ, τρίβε μολιβδίνῳ δοίδυκι. ἕως ἂν μελανθῇ τὸ ὕδωρ καὶ γένηται ἰλυῶδες. ἢ χυλῶδες ἢ πηλῶδες. εἶτα διήθει αὐτὸ δι' ὀθονίου, προσεπιχέων τε ὕδωρ ἵνα πᾶν τὸ διαλυθὲν ὑλισθῇ. καὶ ποίει τὸ αὐτὸ πάλιν ἄχρις ἄν σοι αὐτάρκως ἔχειν δόξῃ. εἶτα ἐάσας καταστῆναι τὸ πεπλυμένον, ἀποχέας τε τὸ ὕδωρ καὶ ἄλλο ἐπιχέας, πλῦνε ὡς τὴν καδμείαν, ἄχρις ἂν μηκέτι ἐφίστηται τις μελανία. ἀναπλάσσας δὲ τροχίσκους ἀποτίθεσο. οἱ δέ, καθαρὸν μόλιβδον ῥινήσαντες, τρίβουσιν ἐν λιθίνῃ θυίᾳ δοίδυκι λιθίνῳ. ἢ ταῖς χερσὶ μεθ' ὕδατος ὑπὸ χεῖρα κατ' ὀλίγον ἐπιχέοντες τὸ μελαινόμενον. ὅπερ ἐάσαντες ὑποστῆναι καὶ ἀποχέαντες, ἀναπλάσσουσιν εὐθέως. τὸ γὰρ ἐπὶ ἱκανὸν τριβόμενον, γίνεται ψιμμυθίῳ ὅμοιον. ἔνιοι δὲ προσεμβάλλουσι τοῖς ῥινίσμασιν ὀλίγην μολιβδαιναν. φάσκον-

του βελτίονα εἶναι τὸν οὕτω πλυνόμενον μόλιβδον. δύναται δὲ ψύχειν. στύφειν. ἐμπλάττειν. μαλάττειν. πληροῦν τὰ κοιλώματα. στέλλειν τὰ ἐν τοῖς ὀφθαλμοῖς ῥεύματα. καὶ τὰς ὑπερσαρκούσας τῶν ἑλκῶν. ἔστι δὲ καὶ ἴσχαιμος. καὶ πρὸς τὰ ἐν τῷ δακτυλίῳ ἕλκη. κονδυλώματα. αἱμορροΐδας μετὰ ῥοδίνου. καὶ τὰ δυσκατούλωτα. καὶ καθόλου εἰς ὅσα καὶ ἡ σποδὸς, δίχα τοῦ ἐσχαροῦν. ὁ δὲ ἀκέραιος μόλιβδος παρατριβόμενος βοηθεῖ τῇ τῶν θαλασσίων σκορπίων καὶ δράκοντος πληγῇ.

Περὶ μολίβδου κεκαυμένου. κεφ. ωνε.

Καίεται δὲ ὁ μόλιβδος οὕτω. λαβὼν μολίβδου ἐλάσματα ὡς ὅτι λεπτότατα, ἐπίθες εἰς καινὴν λοπάδα. καὶ ἐπιπάσας θεῖον, πάλιν ἕτερα ἐπίθες πέταλα. καὶ θεῖον ἐπίπασσε. καὶ πάλιν ἕτερα καὶ τοῦτο ποίει ἄχρις ἂν πληρώσῃς τὴν λοπάδα. εἶτα ὑφῆπτε. ἀναφθέντος δὲ τοῦ μολίβδου, κίνει σιδήρῳ ἄχρις ἂν ἀποτεφρωθῇ τελέως καὶ μηδὲν ἐν ἑαυτῷ ἔχῃ ἄκαυστον μολιβδῶδες. καὶ ἀναιροῦ σκεπάσας τοὺς ῥώθωνας. βλαβερὰ γὰρ ἡ ἀποφορά. ἢ ῥινίσματα μολίβδου βαλὼν μετὰ θείου εἰς λοπάδα οὕτω καῖε. οἱ δὲ, εἰς χύτραν ὠμὴν βαλόντες τὰ πέταλα ὡς εἴρηται, καμίνῳ ἐντιθέασιν. ἢ ἐπὶ ἐσχάρας περιπλάσαντες τὸ πῶμα καὶ ὀλίγην δόντες ἀναπνοὴν, καίουσιν. οἱ δὲ, ψιμμύθιον ἐμπάσσουσιν ἀντὶ τοῦ θείου ἢ κριθάς. οἱ δὲ, ἀκυραίους τὰς λεπίδας ἐπιθέντες ὄξει, πυρὶ χρῶνται. καὶ κινοῦσιν ἐπιτεταμένως σιδηρίῳ ἄχρις ἂν ἐκτεφρωθῇ. ἔστι δὲ δυσχερὴς ἡ τοιαύτη καῦσις. καὶ ἐπὶ πλεῖον δὲ καεὶς, τοῦ λιθαργύρου λαμβάνει τὸ χρῶμα. ἡ μὲν μέντοι ἀρέσκει ἡ πρώτη καῦσις. δεῖ δὲ πλύνειν αὐτὸν ὡς τὴν καδμείαν καὶ ἀποτίθεσθαι. δύναμιν δὲ ἔχει τὴν καὶ ὁ πεπλυμένος μόλιβδος. εὐτονωτέραν δὲ μᾶλλον.

Περὶ σκωρίας μολίβδου. κεφ. ωνϛ'.

Σκωρία μολίβδου, ἀρίστη ἐστὶν ἡ ψιμμυθιοφανής. πυκνὴ καὶ δύσθραυστος. μηδὲν ἔχουσα μολιβδῶδες. μηλοειδὴς δὲ τῷ χρώματι καὶ ὑελίζουσα. δύναται δὲ τὰ αὐτὰ τῷ κεκαυμένῳ μολίβδῳ. στύφουσα μᾶλλον. πλύνεται δὲ ἐν θυίᾳ ἐπιχεομένου ὕδατος. καὶ ἀποχεομένου τοῦ ἐφισταμένου μηλίνου χρώματος. πολλάκις τε τοῦτο γίνεται ἄχρις ἂν ἀναλωθῇ ἡ σκωρία. τότε λοιπὸν ἐάσαντες ὑποστῆναι αὐτὴν, ἀποχεόμενον τὸ ὕδωρ. καὶ οὕτως ἀναπλάσσομεν.

Περὶ τοῦ μολιβδοειδοῦς λίθου. κεφ. ωνζ'.

Καὶ ὁ μολιβδοειδὴς δὲ λίθος, ἀνάλογον ἔχει τὴν δύναμιν τῇ σκωρίᾳ. πλύνεται δὲ ὁμοίως.

Περὶ στίμμεως. κεφ. ωνη.

Στίμμι δὲ κράτιστον ἐστὶ τὸ στιλπνότατον, καὶ λαμπυρίζον. ἐν τῇ θραύσει πλακῶδες. μηδὲν ἔχον γεῶδες ἢ ῥυπαρόν. εὐχερῶς τε θλώμενον. τοῦτο οἱ μὲν στίβι. οἱ δὲ, πλατυόφθαλμον. οἱ δὲ, λάρβασον. οἱ δὲ, γυναικεῖον. οἱ δὲ, χαλκηδόνιον ἐκάλεσαν. δύναμιν δὲ ἔχει ἐμπλαστικήν. στυπτικήν. ψυκτικήν. σταλτικὴν τῶν ὑπερσαρκούντων. ἀπουλωτικὴν ἑλκῶν καὶ καθαρτικὴν ῥυπαρῶν καὶ τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν. ἐπέχει δὲ καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας. καὶ καθόλου δὲ ἐμφερής ἐστιν ἡ δύναμις αὐτοῦ τῷ κεκαυμένῳ μολίβδῳ. ἰδίως δὲ τὰ κατακαύματα οὐκ ἐᾷ ἐσχαροῦσθαι σὺν στέατι καταχρισθὲν νεαρῷ. καὶ ἀπουλοῖ τὰ ἐσχαρωθέντα κηροῦ καὶ ὀλίγου ψιμμυθίου μιγνυμένων. ὀπτᾶται δὲ στέατι περιπλασθὲν καὶ ἐγκρυβὲν εἰς ἄνθρακας, ἄχρις ἂν ἀνθρακωθῇ τὸ στέαρ. ἐξαιρεθὲν δὲ σβέννυται γάλακτι ἀρρενοτόκου γυναικὸς ἢ οἴνῳ παλαιῷ. καίεται δὲ ἐπὶ ἀνθράκων ἐπιτεθὲν καὶ ἐμφυσηθὲν ἄχρι πυρώσεως. ἐὰν γὰρ ἐπὶ πλεῖον καῇ μολιβδοῦται. πλύνεται δὲ ὡς ἡ καδμεία καὶ ὁ χαλκός. ἔνιοι δὲ ὁμοίως τῇ τοῦ μολίβδου πλύνουσι σκωρίᾳ.

Περὶ μολιβδαίνης. κεφ. ωνθ'.

Μολύβδαινα δὲ ἀρίστη ἐστὶν ἡ λιθαργυροφανής. ξανθή. ὑποστίλβουσα καὶ κιρρὰ ἐν τῷ λειοτρι-

βεσθαι

βεῖσθαι. ἑψηθεῖσα δὲ ἐλαίῳ, ἡπατοειδὴς τῷ χρώματι γίνεται. ἡ δὲ ἀφρίζουσα ἢ μολιβδόχρους φαύλη. γίνεται δὲ ἐξ ἀργύρου καὶ χρυσοῦ. ἔστι δέ τις καὶ ὀρυκτὴ κατὰ σεβαστείαν καὶ κώρυκον εὑρισκομένη. καὶ ταύτης ἐστὶ βελτίων ἡ μὴ σκωριώδης μηδὲ λιθώδης. ξανθὴ δὲ καὶ στίλβουσα. δύναμιν δὲ ἔχει ὁμοίαν λιθαργύρῳ καὶ σκωρίᾳ μολίβδου. πλύσιν δὲ καὶ καῦσιν τὴν αὐτήν. μίσγεται δὲ ἐπιτηδειότερον αὐτή. καὶ ταῖς λιπαραῖς καὶ αὐχμώδη τοῖς ἐμπλάστροις χρησίμως. οὖσα σαρκωτικὴ καὶ ἀπουλωτική. ταῖς μέντοι κολλητικαῖς καὶ σμηκτικαῖς οὐχ ἁρμόζει δυνάμεσιν.

Περὶ σκωρίας ἀργύρου. κεφ. ωξ.

Ἡ δὲ τοῦ ἀργύρου σκωρία καλεῖται ἔγκλυσμα, ἢ ἔγκαυμα. τὴν αὐτὴν δὲ ἔχει δύναμιν τῇ μολιβδαίνῃ. ὅθεν ἐμπλάστροις φαιαῖς μίσγεται καὶ ἀπουλωτικαῖς. στυπτικὴ οὖσα καὶ ἐπισπαστική.

Περὶ λιθαργύρου. κεφ. ωξα.

Λιθάργυρος. ἡ μέν τις ἐκ τῆς μολιβδίτιδος καλουμένης ἄμμου γίνεται. χωνευομένης ἄχρι τελείας ἐκ πυρώσεως. ἡ δὲ ἐξ ἀργύρου. ἡ δὲ ἐκ μολίβδου. διαφέρει δὲ ἡ ἀττική. δευτερεύει δὲ ἡ ἱσπανή. μεθ᾽ ἃς ἡ ἐν δικαιαρχίᾳ. καὶ ἐν καμπανίᾳ καὶ σικελίᾳ καὶ πυτεόλοις καὶ βαίαις. πλείστη δὲ ἐν τοῖσδε τοῖς τόποις γίνεται. μολιβδίνων ἐλασμάτων ἐκφλογουμένων. καλεῖται δὲ ἡ μὲν ξανθὴ καὶ στίλβουσα χρυσῖτις. ἥτις ἐστὶ κρείττων. ἡ δὲ ἐν σικελίᾳ ἀργυρῖτις. ἡ δὲ ἐκ τοῦ ἀργύρου καλαυρῖτις. δύναμιν δὲ ἔχει στυπτικήν. μαλακτικήν. κοιλωμάτων πληρωτικήν. σταλτικὴν τῶν ὑπερσαρκούντων. καὶ ἀπουλωτικήν. ψυκτικήν. ἐμπλαστικήν. καύσεις δὲ αὐτὴν οὕτω. κατεάξας εἰς καρύων μεγέθη, καὶ ἐπιθεὶς ἐπ᾽ ἄνθρακας, ἐκριπίσας τε ἄχρι πυρώσεως, καὶ περιμάξας τὴν περικειμένην ἀκαθαρσίαν, ἀποτίθεσο. ἔνιοι δὲ ὄξει ἢ οἴνῳ σβέσαντες αὐτὴν ἐπὶ τρίς, πάλιν καίουσι. καὶ ταῦτα ποιήσαντες ἀποτίθενται. πλύνεται δὲ ὡς ἡ καδμεία. λευκαίνεται δὲ οὕτω. λαβὼν τῆς ἀργυρίτιδος λεγομένης, εἰ δὲ μή, τῆς ἄλλης, κατάθραυσον εἰς μεγέθη κυάμων ὅσον χοίνικα ἀττικήν. βαλών τε εἰς καινὴν χύτραν, ἐπίχει ὕδωρ. προσεμβάλλων πυρῶν λευκῶν χοίνικα. καὶ ἰδίᾳ ἐν ὀθονίῳ καθαρῷ ἀραιῷ κριθῶν δράκα δήσας ἀπὸ τοῦ ὠτὸς τῆς χύτρας κρέμασον. ἕψε δὲ ἕως ἂν ῥαγῶσιν αἱ κριθαί. εἶτα καταπεράσας πάντα εἰς κρατῆρα πλατύστομον καινόν, τοὺς μὲν πυροὺς ῥίψον χωρίσας. τὴν δὲ λιθάργυρον πλῦνον ἐπιχέας ὕδωρ. βιαίως ταῖς χερσὶ προστρίβων ἅμα. εἶτα ἀνελόμενός τε αὐτὴν καὶ ξηράνας, τρίβε ἐν θυίᾳ θηβαϊκῇ. ἐπίχει θερμὸν ὕδωρ ἕως ἂν διαλυθῇ. καὶ ἀπηθήσας τὸ ὕδωρ, πάλιν τρίβε δι᾽ ὅλης τῆς ἡμέρας. εἰς ἑσπέραν δὲ ἐπιχέας ὕδωρ θερμὸν ἔασον. καὶ πρωῒ ἀπηθήσας ἄλλο ἐπίχει καὶ ἀπήθει τῆς ἡμέρας τρίς. τοῦτο ποίει ἐπὶ ἡμέρας ζ´. εἶτα μίξας τῇ μνᾷ τῆς λιθαργύρου ἁλῶν ὀρυκτῶν ∠ ε´, θερμόν τε παραχέων, λέαινε τρὶς τῆς ἡμέρας ἀπηθῶν καὶ μιγνὺς ὕδωρ. ὅταν δὲ λευκὴ γένηται θερμὸν ἐπιχέων, τὸ αὐτὸ ποίει ἄχρις ἂν μηδεμίας ἔμφασιν ἁλυκότητος ἔχῃ. καὶ ξηράνας ὀξυτάτῳ ἡλίῳ, προεκβάλλων τὴν ἰκμάδα ἀποτίθεσο. εἰ δὲ μή, μνᾶν μίαν λαβὼν τῆς ἀργυρίτιδος, λέανον ἐπιμελῶς. καὶ τρίψας μίξον ἁλῶν τριπλάσιον, λείων. ὀρυκτῶν. καὶ βάλλε εἰς καινὴν χύτραν. ἐπιχέας τε ὕδωρ ὥστε ὑπερέχειν αὐτό, κίνει ἑκάστης ἡμέρας πρωῒ καὶ δείλης προσεπιχέων ὕδωρ, μηδὲν τοῦ πρώτου ἀποχέων. καὶ ποίει τοῦτο ἐπὶ ἡμέρας λ´. μὴ κινουμένου γὰρ ἀποστρακοῦται. μετὰ δὲ ταῦτα ἀποχέας πραέως τὴν ἅλμην ἐν θηβαϊκῇ θυίᾳ, τὴν λιθάργυρον λέαινε. καὶ βαλὼν αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον, ἐπιχέας τε ὕδωρ, κίνει ταῖς χερσὶν ἐπιμελῶς. ἀποχέων τὸ πρῶτον καὶ ἐπιχέων τὸ ἕτερον, ἄχρις ἂν μηδεμίαν ἔμφασιν ἁλυκότητος ἔχῃ. εἶτα ἀποχέας τὸ λευκὸν τῆς

λιθαργύρου εἰς ἀγγεῖον. ἀναπλάσας τροχίσκους. καὶ ἀπόθου εἰς μολιβδίνην πυξίδα. οἱ δὲ καταθραύσαντες εἰς μεγέθη κυάμων τὴν λιθάργυρον, καὶ βαλόντες εἰς χοίρειον κοιλίαν ὠμὴν ἕψουσιν ἐν ὕδατι. ἄχρις ἂν τακερωθῇ τὸ σπλάγχνον. εἶτα ἐξελόντες καὶ μετὰ ἴσων ἁλῶν τρίψαντες, πλύνουσιν ὡς προείρηται. ἔνιοι δὲ ἁλῶν λίτραν μίαν καὶ λιθαργύρου τοσοῦτον, τρίβουσιν ἐν ἡλίῳ μεθ' ὕδατος συνεχῶς ἀπεγχέοντες ἄχρις ἂν λευκὴ γένηται. ἢ καὶ οὕτω. λαβὼν τῆς λιθαργύρου ὅσον θέλεις, καὶ εἰλήσας ἐρίοις λευκοῖς. καὶ θεὶς εἰς κεραμέαν χύτραν καινήν, ἐπίδους τε ὕδωρ καὶ κυάμων καθαρῶν καὶ νέων δράκα μίαν ἕψε. ὅταν δ' οἱ κύαμοι διαῤῥαγῶσι, τό, τε ἔριον λευκανθῇ, ἐξελὼν τὴν λιθάργυρον καὶ ἑτέρῳ εἰλήσας ἐρίῳ, ἐκ δευτέρου ἕψε. κυάθους ἐπιδοὺς ὕδατος. κυάμων τε τὸ ἴσον πλῆθος. καὶ ταῦτα ποίει τοῖς προειρημένοις ἐκ τρίτου. καὶ καθόλου ἕως τὸ ἔριον μηκέτι βάπτηται. καὶ τὸ λοιπὸν κατεῤῥάσας εἰς θυίαν πρὸς ∠ π' ἀττικὰς λιθαργύρου, μίξον ἁλὸς ὀρυκτοῦ λίτραν ά. καὶ λέαινε. διαλιπὼν τε ἐπίδος νίτρου πάνυ λευκοτάτου εἰλημμένου μεθ' ὕδατος ὁλκὰς μζ'. καὶ πάλιν τρίβε ἄχρις ἂν ἡ λιθάργυρος ἱκανῶς λευκὴ γένηται. οὕτω δὲ καταντλήσας αὐτὴν εἰς κεραμεοῦν πλατύστομον ἀγγεῖον, καὶ προσεπιχέας ψιλὸν ὕδωρ, ἐάσας τε καταστῆναι, τὸ μὲν ἀπήθησον. ἕτερον δὲ ἐπίδους ὕδωρ καὶ ταῖς χερσὶν ἀναταράξας, πάλιν ἐάσας καταστῆναι ἀπήθησον. ἐναλλὰξ δὲ τοῖς προειρημένοις ποίει, ἕως ἂν καθαρὸν ἄγαν τὸ ἀποῤῥέον ὕδωρ καὶ γλυκὺ καὶ ἁλυκότητος ἀμέτοχον γένηται. ἐπὶ πᾶσι δὲ κατεῤῥάσας αὐτὴν εἰς λοπάδα κεραμέαν καινήν, ἀπηθημένου παντὸς πρότερον τοῦ ὑγροῦ, θὲς ἐν ἡλίῳ ἡμέρας μ' ὑπὸ κύνα. καὶ ξηράνας χρῶ. δοκεῖ δὲ ἡ πεπλυμένη ἁρμόζειν εἰς τὰ ὀφθαλμικά. καὶ οὐλὰς ἀπρεπεῖς. καὶ ἐῤῥακωμένα πρόσωπα. καὶ σπίλων ἔμπλεα.

Περὶ ψιμμυθίου. κε' ωξβ'.

Ψιμμύθιον δὲ γίνεται οὕτως. εἰς πιθάκνην πλατύστομον ἢ εἰς κεραμέαν γάστραν, ἐγχέας δριμύτατον ὄξος, ἀπέρεισον μολιβδίνην πλίνθον ἐπὶ τὸ στόμα τῆς κεραμέας. προϋποκειμένου καλαμίνου ψιαθίου. ἄνωθέν τε αὐτῶν ἐπιῤῥίψον σκεπάσματα πρὸς τὸ μὴ διαπνεῖσθαι τὸ ὄξος. ὡς ἂν διαλυθῇ. καὶ συγκαταῤῥυεῖσα διαπέσῃ. καὶ τὸ μὲν ἐπιπορούμενον καὶ καθαρὸν ὑγρὸν ἀπόθου. τὸ δὲ γλοιῶδες εἰς ἀγγεῖον ἐγχυτέον. καὶ ξηραντέον ἐν ἡλίῳ. εἶτα ἀλεστέον ἐν χειρομύλωνι. ἢ λεαντέον ἄλλως. καὶ σηστέον. καὶ μετὰ ταῦτα λοιπὸν τὸ στερέμνιον λεπτοποιητέον καὶ σηστέον ἐναλλάξ τε τὰ αὐτὰ καὶ τρίτον καὶ τέταρτον ποιητέον. ἄμεινον δέ ἐστι τὸ πρῶτον ἀποσηθέν. ὃ καὶ εἰς τὰς ὀφθαλμικὰς παραληπτέον δυνάμεις. δευτερεύει δὲ τὸ ἐχόμενον. καὶ κατὰ τάξιν τὰ λοιπά. τινὲς δὲ κατὰ μέσον τοῦ ἀγγείου κρεμῶσι ξύλον. καὶ ἐπὶ τὸν καλούμενον ῥ ὑποτιθέασιν ὡς μὴ ψαύειν τοῦ ὄξους. τὸ δὲ στόμα αὐτοῦ πωμάσαντες καὶ περιχρίσαντες ἐῶσι. καὶ δι' ἡμερῶν ἀφαιρούμενοι τὸ πῶμα ἐπισκοποῦνται. ὅτε δὲ διαλυθῇ, τὰ ἄλλα ποιοῦσιν ὁμοίως τοῖς προειρημένοις. εἰ δὲ ἀναπλάσαι τις αὐτὸ ἐθέλει, ὄξει δριμεῖ φυρατέον. καὶ οὕτως ἀναπλαστέον. καὶ ξηραντέον ἐν ἡλίῳ. θέρους μέντοι ἐργαστέον τὰ προειρημένα. οὕτω γὰρ λευκόν τε καὶ ἐνεργὲς γίνεται. σκευάζεται δὲ καὶ χειμῶνος τῶν πιθακνῶν ὑπὲρ αὐτῶν ἰπνῶν ἢ βαλανείων ἢ καμίνων τιθεμένων. ἡ γὰρ ἄνωθεν φερομένη θερμασία τὸ αὐτὸ δρᾷ τῷ ἡλίῳ. κάλλιστον δὲ ἡγητέον τὸ ἐν Ῥόδῳ σκευασθέν, ἢ ἐν Κορίνθῳ, ἢ ἐν Λακεδαίμονι. δευτερεύει δὲ τὸ ἐκ Δικαιαρχίας. ὀπτητέον δὲ αὐτὸ τὸν τρόπον τοῦτον. ἐπ' ἀνθράκων πεπυρωμένων θεὶς ὄστρακον καινὸν καὶ μάλιστα ἀττικόν, ἔμπλασον λεῖον τὸ ψιμμύθιον. καὶ κίνει συνεχῶς. ὅταν δὲ τὴν χρόαν ἐναποδοῖ γ-

νηται, ἀνελόμενον ψῦχε καὶ χρῶ. ἔστι δὲ αὐτῶν καὶ ἄλλη καῦσις. εἰς καινὴν λοπάδα λεῖον ἀποδοὺς,
ἐπιθεὶς τε ἐπὶ τοὺς ἄνθρακας, νάρθηκι κίνει ἕως ἂν τὴν χρόαν ἐοικὸς σποδῷ διαφανὴς γένη-
ται. καὶ ἀνελόμενος χρῶ. τὸ δὲ οὕτω σκευασθὲν, σάνδυξ ὑπό τινων λέγεται. πλύνεται δὲ
τὸ ψιμμύθιον ὁμοίως τῇ καδμείᾳ. δύναμιν δὲ ἔχει ψυκτικὴν. ἐμπλαστικὴν. μαλα-
κτικὴν. πληρωτικὴν. λεπτυντικὴν. ἔτι τε πράως καταστατικὴν ὑπεροχῶν καὶ κα-
τουλωτικὴν. μισγόμενον κηρωταῖς καὶ λιπαραῖς ἐμπλάστροις. καὶ τροχίσκοις. ἔστι δὲ
καὶ τῶν ἀναιρετικῶν.

Περὶ χρυσοκόλλης. κεφ. ωξγ.

Χρυσοκόλλα δὲ διαφέρει ἡ ἀρμενιακὴ τῇ χρόᾳ κατακόρως πρασίζουσα. δευτερεύει δὲ
ἡ μακεδονική. εἶτα ἡ κυπρία. καὶ ταύτης τὴν καθαρὰν προκριτέον. τὴν δὲ γῆς καὶ λί-
θων ἔμπλεων ἀποδοκιμαστέον. πλυτέον τε τὴν προειρημένην οὕτω. κόψας αὐτὴν ἔμ-
βαλλε εἰς θυΐαν. καὶ ἐπιχέας ὕδωρ τρίβε πλατείᾳ τῇ χειρὶ πρὸς τὴν ἴσην εὐτόνως. εἶτα
ἐάσας ἀκριβῶς καταστῆναι ἀπήθησον. καὶ ἕτερον ἐπιχέας ὕδωρ πάλιν τρίβε. ταῦτα δὲ ποίει
ἐναλλὰξ ἕως καθαρὰ καὶ εἰλικρινὴς γένηται. λοιπὸν ξηράνας ἐν ἡλίῳ, ἀποτίθεσο καὶ χρῶ.
ἐὰν δὲ καῦσαι θέλῃς καῖε τὸν τρόπον τοῦτον. λειάνας αὐτῆς τὸ αὔταρκες, ἐπίθες εἰς τήγα-
νον. καὶ ἀπόθου ἐπ᾽ ἀνθράκων. καὶ τὰ ἄλλα ποίει ὡς προείρηται ἐπὶ τῶν πρὸ αὐτοῦ. δύναμιν
δὲ ἔχει ἡ χρυσοκόλλα σμηκτικὴν οὐλῶν. καταστατικὴν σαρκωμάτων. καὶ ἀνακα-
θαρτικὴν. στυπτικήν τε καὶ θερμαντικήν. σηπτικὴν πράως μετὰ τοῦ ποσὸν δάκνειν.
ἔστι δὲ καὶ τῶν ἔμετον κινούντων καὶ ἀναιρεῖν δυναμένων.

Περὶ ἀρμενίου λίθου. κεφ. ωξδ.

Ἀρμένιον δὲ προκριτέον τὸ λεῖον καὶ τὸ χρῶμα κυανέον. ὁμαλόν τε ἄγαν καὶ ἄλιθον. εὔθρυπτον.
τὰ αὐτὰ ποιεῖ τῇ χρυσοκόλλῃ. περὶ τὴν εὐτονίαν μόνον λειπόμενον αὐτῆς. ἔστι δὲ καὶ τῶν ἐν
βλεφάροις τριχῶν αὐξητικόν.

Περὶ κυανοῦ. κεφ. ωξε.

Κυανὸς δὲ γεννᾶται μὲν ἐν κύπρῳ ἐκ τῶν χαλκουργῶν μετάλλων. ὁ δὲ πλείων ἐκ τῆς αἰγι-
αλίτιδος ἄμμου εὑρισκόμενος κατά τινας σπηλαιώδεις ὑποσκαφὰς τῆς θαλάσσης.
ἥτις καὶ διαφέρει. προληπτέον δὲ τὴν σφόδρα κατακορῆ. καυστέον δὲ ὡς χαλκῖτιν. καὶ
πλυτέον ὡς καδμείαν. δύναμιν δὲ ἔχει καταστατικὴν καὶ μετρίως σηπτικήν. ἐσχαρω-
τικήν τε καὶ ἑλκωματικήν.

Περὶ ἰνδικοῦ λίθου. κεφ. ωξϛ.

Τοῦ δὲ λεγομένου ἰνδικοῦ, τὸ μὲν αὐτομάτως γίνεται. οἱονεὶ ἐκβλάστημα ὂν τῶν ἰνδικῶν
καλάμων. τὸ δὲ, βαφικὸν ὑπάρχον ἐπάνθισμα πορφυροῦν ἐπαιωρούμενον τοῖς χαλκείοις. ὃ
ἀποσύραντες ξηραίνουσιν οἱ τεχνῖται. ἄριστον δὲ ἡγητέον εἶναι τὸ κυανοειδές τε καὶ ἔγχυλον.
λεῖον. ἔστι δὲ τῶν στυφόντων ἐλαφρῶς καὶ ῥηγνύντων φλεγμονὰς καὶ οἰδήματα. ἀνακαθαίρει
δὲ καὶ καταστέλλει ἕλκη.

Περὶ ὤχρας. κεφ. ωξζ.

Ὤχραν δὲ ληπτέον τὴν κουφοτάτην καὶ μηλίνην διόλου. κατακορῆ δὲ καὶ ἄλιθον καὶ εὔθρυπτον. ἀτ-
τικὴν δὲ τῷ γένει. καυστέον δὲ καὶ πλυτέον καὶ ταύτην ὡς τὴν καδμείαν. δύναμιν δὲ ἔχει
στυπτικὴν. σηπτικήν. σκεδαστικὴν φλεγμονῶν καὶ φυμάτων. καταστέλλει τε τὰ ὑπερσαρ-
κοῦντα. καὶ τὰ κοῖλα πληροῖ σὺν κηρωτῇ. καὶ πώρους θρύπτει.

Περὶ κινναβάρεως. κεφ. ωξη.

Κιννάβαρι οἴονται τινὲς ταυτὸν ὑπάρχειν τῷ καλουμένῳ ἀμμίῳ, πλανώμενοι. τὸ
μὲν γὰρ ἄμμιον σκευάζεται ἐν ἰσπανίᾳ. ἐκ λίθου τινὸς μεμιγμένου τῇ ἀργυρίτιδι
ψάμμῳ. ἄλλως δὲ οὐ γνώσκεται. ἐν δὲ τῇ χωνείᾳ μεταβάλλει εἰς εὐανθέστατον καὶ φλο

ωδέστατον χρῶμα. ἔχει δὲ τὴν ἀναφορὰν ἐν τοῖς μετάλλοις τῷ ἰζώδει. περιτίθενται τοῦτο οἱ ἐπιχώριοι τοῖς προσώποις φυλάσσοντες πρὸς τὸ βλέπειν μέν, μὴ ἀπτὸν δὲ τὸν ἀέρα. χρῶνται δὲ αὐτῷ οἱ ζωγράφοι εἰς τὰς πολυτελεῖς τῶν τοίχων ἐγκοσμήσεις. τὸ δὲ κιννάβαρι τοῦτο κομίζεται μὲν ἀπὸ λιβύης· πιπράσκεται δὲ πολλοῦ· καὶ τοσοῦτόν ἐστιν, ὡς μόλις ἐξαρκεῖν τοῖς ζωγράφοις εἰς τὴν ἐν ταῖς γραμμαῖς ποικιλίαν. ἔστι δὲ καὶ βαρύχρουν. ἢ βαθύχρουν· ὅθεν ἐνόμισαν τινὲς αὐτὸ εἶναι αἷμα δράκοντος. δύναμιν δὲ ἔχει τὸ κιννάβαρι τὴν αὐτὴν τῷ αἱματίτῃ· ἁρμόζον εἰς ὀφθαλμικά. πλὴν ἐπιτεταμένως. μᾶλλον γὰρ στυφόν ἐστι καὶ ἴσχαιμον. καὶ πυρίκαυτα καὶ ἐξανθήματα ἀναληφθὲν κηρωτῇ θεραπεύει.

Περὶ ὑδραργύρου. κεφ. ωξθ.

Ὑδράργυρος δὲ σκευάζεται ἀπὸ τοῦ ἀμμίου λεγομένου· καταχρηστικῶς δὲ καὶ τούτου κινναβάρεως λεγομένου. θέντες γὰρ ἐπὶ λοπάδος κεραμέας κόγχον σιδηροῦν ἔχοντα κιννάβαρι, περικαθιᾶσιν ἄμβικα περιαλείψαντες πηλῷ. εἶτα ὑποκαίουσιν ἀνθραξιν. ἡ γὰρ προσίζουσα τῷ ἄμβικι αἰθάλη ἀποξυσθεῖσα καὶ ἀποψυχθεῖσα, ὑδράργυρος γίνεται. εὑρίσκεται δὲ καὶ ἐν τῷ μεταλλεύεσθαι τὸν ἄργυρον ἐν ταῖς στέγαις κατὰ σταλαγμοὺς συνεστῶσα. ἔνιοι δὲ ἱστοροῦσι καὶ καθ' ἑαυτὴν ἐν τοῖς μετάλλοις εὑρίσκεσθαι τὴν ὑδράργυρον. φυλάττεται δὲ ἐν ὑελίνοις ἢ μολιβδίνοις ἢ κασσιτερίνοις ἢ ἀργυροῖς ἀγγείοις. τὴν γὰρ ἄλλων ὕλην πᾶσαν διεσθίει. καὶ ποιεῖ ἀπορρεῖν. δύναμιν δὲ ἔχει φθαρτικὴν ποθεῖσα. τῷ βάρει διαβιβρώσκουσα τὰ ἐντός. βοηθεῖται δὲ γάλακτι πλείστῳ πινομένῳ καὶ ἐξεμουμένῳ. ἢ οἴνῳ σὺν ἀψινθίῳ. ἢ ἀφεψήματι σελίνου. ἢ ὁρμίνου σπέρματι ἢ ὀριγάνῳ. ἢ ὑσσώπῳ σὺν οἴνῳ. ῥίνισμα δὲ χρυσοῦ τουτέστι ξύσμα λεπτότατον πινόμενον, ὑδραργύρου ἐστὶ θαυμαστὸν βοήθημα.

Περὶ μίλτου σινωπικῆς. κεφ. ωο.

Μίλτος σινωπική. κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα. ἡπατίζουσα. ἄλιθος. ὁμόχρους. πολύχυτος ἐν τῇ ἀνέσει. συλλέγεται δὲ ἐν τῇ καππαδοκίᾳ ἐν σπηλαίοις τισί. διυλίζεται δὲ καὶ φέρεται εἰς σινώπην καὶ πιπράσκεται. ὅθεν καὶ τὴν ἐπωνυμίαν ἔσχηκε. δύναμιν δὲ ἔχει ξηραντικήν. ἐμπλαστικήν. στυπτικήν. διὸ καὶ ἐμπλάστροις τραυματικοῖς μίσγνυται. καὶ τροχίσκοις ξηραντικοῖς καὶ στεγνωτικοῖς. ἵστησι δὲ καὶ κοιλίαν ἐν ᾠῷ λαμβανομένη καὶ ἐγκλυζομένη. δίδοται καὶ ἡπατικοῖς.

Περὶ τεκτονικῆς. κεφ. ωοα.

Ἡ δὲ τεκτονικὴ ἥττων ἐστὶ κατὰ πάντα τῆς σινωπικῆς. ἀρίστη δὲ ἡ αἰγυπτιακὴ καὶ ἡ καρχηδονική. ἄλιθος. εὐθρυβής. γίνεται καὶ ἐν τῇ πρὸς ἑσπέραν ἰβηρίᾳ. τῆς ὤχρας καιομένης καὶ μεταβαλούσης εἰς μίλτον.

Περὶ λημνίας γῆς. κεφ. ωοβ.

Ἡ δὲ λημνία λεγομένη γῆ, ἔστιν ἔκ τινος ὑπονόμου ἀντρώδους. ἀναφερομένη ἀπὸ λήμνου τῆς νήσου· ἐχούσης ἑλώδη τόπον. κἀκεῖθεν ἐκλέγεται καὶ μίσγνυται αἵματι αἰγείῳ. ἣν οἱ ἐκεῖ ἄνθρωποι ἀναπλάσσοντες καὶ σφραγίζοντες εἰκόνι αἰγός, σφραγῖδα καλοῦσιν αἰγός. δύναμιν δὲ ἔχει ἀντιδότου θανασίμων φαρμάκων ἔξοχον. πινομένη σὺν οἴνῳ. καὶ προληφθεῖσα ἐξεμεῖσθαι ἀναγκάζει τὰ δηλητήρια. ἁρμόζει δὲ καὶ πρὸς τὰς τῶν θανασίμων ἰοβόλων πληγὰς καὶ δήξεις. μίσγνυται δὲ καὶ ἀντιδότοις· χρῶνται δέ τινες καὶ εἰς τελετὰς αὐτῇ. ἔστι δὲ καὶ δυσεντερίαις χρήσιμος.

Περὶ χαλκάνθου. κεφά. ωογ.

Χάλκανθον τῷ μὲν γένει ἓν καὶ ταυτὸν ὑπάρχει. ὑγρὸν γάρ ἐστι πεπηγός. εἰδικὰς δὲ ἔχει διαφορὰς τρεῖς. τὸ μέν, γὰρ κατὰ σταλαγμὸν ἠθουμένων ὑγρῶν εἴς τινας ὑπονόμους συνίσταται. ὅθεν καὶ σταλακτὶς καλεῖται ὑπὸ τῶν τὰ κυπριακὰ μέταλλα ἐργαζομένων. πετήσιος δὲ αὐτὸ καλεῖ πινάριον. οἱ δέ, σταλακτικόν. πηκτόν. ἑφθόν.

ἀραχνῶν. λογχωτόν. τὸ δ' ἁπλῶς ἐργαζόμενον ἐν σπηλαίοις, ἔπειτα μεταχεόμενον εἰς βόθρους τὴν πῆξιν λαμβάνει· ὃ δὴ καὶ πηκτὸν ἰδίως ὀνομάζεται. τὸ δὲ τρίτον καλεῖται μὲν ἑφθόν. σκευάζεται δὲ ἐν Ἱσπανίᾳ. σκευὴν δὲ ἔχει τοιαύτην· ἄχρηστόν τε καὶ ἀσθενέστατον ὑπάρχον. ὕδατι δεύσαντες αὐτὸ ἕψουσιν. εἶτα εἰς τὰς δεξαμενὰς κατεράσαντες, ἐῶσι. τοῦτο δὴ πήγνυται τεταγμέναις ἡμέραις. εἰς πολλὰ διαιρούμενον κυβοειδῆ σχήματα, βοτρυδὸν ἀλλήλοις συνεχόμενα. ἄριστον δὲ αὐτῶν ἡγητέον τὸ κυάνεον καὶ βαρύ. πυκνόν τε καὶ διαυγὲς οἷόν ἐστι τὸ σταλακτόν. ὑπ' ἄλλων δὲ λογχωτὸν καλούμενον. ἐχόμενον δὲ τὸ πηκτόν. τὸ δὲ ἑφθὸν πρὸς μὲν βαφὰς καὶ μελάσματα, τῶν τηλικούτων ἐπιτηδειότερον τῶν ἄλλων δοκεῖ εἶναι. πρὸς δὲ ἰατρικὴν, ἀσθενέστερον ἡ πεῖρα δείκνυσι. δύναται δὲ στύφειν. θερμαίνειν. ἐσχαροῦν. ἕλμινς πλατείας ἀναιρεῖν ∠ α βάρος καταπινόμενον ἢ μετὰ μέλιτος ἐκλειχόμενον. ἐμέτους τε κινεῖ. καὶ μύκητας λαβοῦσι βοηθεῖ σὺν ὕδατι ποθέν. κεφαλήν τε καθαίρει ἐνεθὲν ὕδατι. καὶ δι' ἐρίου ῥινεγχυτούμενον. καίεται δὲ ὡς ὑποδείξομεν αὐτίκα ἐπὶ τῆς χαλκίτεως.

Περὶ χαλκίτιδος. κεφ. ωοδ.

Χαλκῖτιν προκριτέον τὴν χαλκοειδῆ εὔθρυπτον, ἀλίθωτόν τε καὶ οὐ παλαιάν. ἔτι δὲ τὰς ἶνας τὰς μήκεις καὶ ἀποστιλβούσας ἔχουσαν. δύναμιν δὲ ἔχει ῥυπτικήν τε καὶ θερμαντικὴν καὶ ἐσχαρωτικήν. ἀποκαθαρτικὴν τῶν περὶ κανθοὺς καὶ ὄμματα. ἔστι δὲ καὶ τῶν μετρίως σηπόντων. ποιεῖ δὲ καὶ πρὸς ἐρυσιπέλατα. ἕρπητας. αἱμορραγίας. τὰς δὲ ὑστέρας καὶ μυκτήρων σὺν πράσου χυλῷ. ξηρὰ δὲ πρός τε ἐπουλίδας καὶ νομὰς καὶ παρίσθμια. κεκαυμένη δὲ πρὸς τὰ ὀφθαλμικὰ μᾶλλον χρησιμεύει λεία σὺν μέλιτι. τετυλωμένα μὲν βλέφαρα καὶ τραχέα ἀποτήκει καὶ σμήχει. συνείσας δὲ αἴρει ἐν κολλουρίου σχήματι ἐντιθεμένη.

Περὶ ψωρικοῦ. κεφ. ωοε.

Σκευάζεται δὲ ἐξ αὐτῆς τὸ καλούμενον ψωρικόν. διπλασίονος χαλκίτεως πρὸς ἁπλῆν καδμείαν μισγομένου. καὶ σὺν ὄξει λειαινομένου. δεῖ δὲ ἐν κεραμέῳ ἀγγείῳ κατορύσσειν ἐν κοπρίᾳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡμέρας μ΄. γίνεται δὲ δριμύτερον. δυνάμενον ὅσα καὶ ἡ χαλκῖτις. ἔνιοι δὲ ἴσα μίξαντες οἴνῳ λεαίνουσι καὶ ταὐτὰ ποιοῦσι. καυστέον δὲ αὐτὴν ἐν ὀστράκῳ καινῷ ἐντιθέντας, καὶ διαπύροις ἄνθραξιν ἀποθεσαμένους. μέτρον δὲ ἔστω τῆς καύσεως, τῆς μὲν τῶν πολυύγρων τὸ ἀπομφολυγῶσαι καὶ καλῶς ξηρὸν γενέσθαι. τῆς δὲ τῶν λοιπῶν ἡ τοῦ ἀνθηρότερον μεταβολή. ὅταν δὲ αἱματώδης καὶ μιλτώδης γένηται τῇ χρόᾳ κατὰ βάθος, ἀναιρετέον αὐτήν. τήν τε προσκαθημένην ἀκαθαρσίαν ἀποφυσητέον καὶ ἀποθετέον. ὀπτᾶται δὲ ἐπ' ἀνθράκων ἐμφυσωμένων, μέχρι τοῦ ὑπόχρουν αὐτὴν γενέσθαι. ἢ ὑπὸ ὄστρακον ἐπὶ διαπύρων ἀνθράκων στρεφομένη πυκνῶς, ἕως ἂν πυρωθῇ ἢ μεταβάλλῃ τὴν χρόαν.

Περὶ μίσυος. κεφ. ωος.

Μίσυ δὲ προκριτέον τὸ κύπριον. χρυσοφανές. σκληρόν. ἐν τῷ θραύεσθαι χρυσίζον, καὶ ἀποστίλβον ἀστεροειδῶς. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῇ χαλκίτιδι, δίχα τοῦ ψωρικοῦ κατασκευῆς. ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφέρει. τὸ δὲ αἰγύπτιον, πρὸς μὲν τἆλλα διαφέρει ἐμπρακτικώτερον ὄν. πρὸς δὲ τὰς ὀφθαλμικὰς δυνάμεις, πολλῷ λείπεται τοῦ προειρημένου.

Περὶ μελαντηρίας. κεφ. ωοζ.

Τῆς δὲ μελαντηρίας, ἡ μέν τις τοῖς τῶν ὀρυγμάτων στομίοις ἀφ' ὧν ἂν μεταλλευθῇ ὁ χαλκὸς ἐπιπήσσεται ἁλμυρειδῆ τρόπον. ἡ δὲ, ἐκ τῆς ἄνωθεν ἐπιφανείας τῶν προειρημένων τόπων. ἥτις καὶ γεώδης ἐστίν. εὑρίσκεται δέ τις καὶ ὀρυκτὴ ἐν Κιλικίᾳ καὶ ἐν ἄλλοις τι-

σι τόποις. διαφέρει δὲ αὐτῶν ἡ θειόχρους, λεία, ὁμαλή, καθαρά, καὶ ἐν τῷ θίγειν ὕδατος μελαινομένη τάχεως. δύναμιν δὲ ἔχει καυστικὴν τὴν αὐτὴν τῷ μίσυι.

Περὶ σώρεως. κε ωοη.

Τὸ δὲ σῶρυ ἔνιοι ὑπέλαβον μελαντηρίαν πλανώμενοι· ἴδιον γάρ ἐστι γένος, οὐκ ἀφόμοιον. βρωμωδέστερον δὲ τὸ σῶρυ καὶ ναυτίας ποιητικόν. εὑρίσκεται δὲ ἐν Αἰγύπτῳ, καὶ ἐν ἄλλοις δὲ τόποις, ὡς ἐν Λιβύῃ καὶ Ἱσπανίᾳ καὶ Κύπρῳ. προκριτέον δὲ τὸ αἰγύπτιον, καὶ ἐν τῷ θραυσθῆναι μελάντερον φαινόμενον, κατατρήσεις τε πολλὰς ἔχον καὶ ὑπολίπαρον. ἔτι δὲ στύφει. καὶ παρὰ τὴν κατάποσιν ἡ ὄσφρησιν βρωμῶδες καὶ ἀνατρεπτικὸν στομάχου. τὸ δὲ μὴ λαμπυρίζον ἐν τῷ θραυσθῆναι ἐμφερῶς μίσυι, ἑτερογενές τε καὶ ἀσθενὲς οἰητέον εἶναι. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τοῖς προειρημένοις. ἰᾶται δὲ καὶ ὀδονταλγίας ἐντιθέμενον εἰς τὰ βρώματα. καὶ τοὺς ὑποσάλους δὲ ὀδόντας κρατύνει. καὶ ἰσχιαδικοῖς βοηθεῖ μετ' οἴνου ἐγκλυζόμενον. ἰόνθους τε σβέννυσι μεθ' ὕδατος καταχρισθέν. μίγνυται καὶ εἰς τριχῶν μελάσματα. κοινῶς δὲ περὶ πάντων τούτων σχεδὸν καὶ τῶν ἄλλων πάντων δυναμικώτερα τὰ ἄκαυστα τῶν κεκαυμένων ἡττητέον πλὴν ἁλῶν καὶ τρυγὸς καὶ νίτρου καὶ τιτάνου καὶ τῶν ὁμοίων. ὅσα ὠμὰ ὄντα ἀνίεται. καιόμενα γὰρ τὴν δύναμιν ἐμπρακτότερα γίνεται.

Περὶ διφρυγοῦς. κε. ωοθ.

Τοῦ δὲ διφρυγοῦς τρία ἡγητέον εἴδη. τὸ μὲν γὰρ μεταλλικόν ἐστιν, ὃ δὴ ἐν Κύπρῳ μόνῃ γίνεται. πηλῶδες γὰρ ὂν ἀναφέρεται ἐκ πηλοῦ τινος τῶν ἐκεῖ τόπων, εἶτα ἀνενεχθὲν ξηραίνεται ἐν ἡλίῳ καὶ μετὰ ταῦτα φρυγάνοις κύκλῳ περιτιθεμένοις καίεται. ὅθεν καὶ διφρυγὲς ἐκλήθη διὰ τὸ ὑπὸ ἡλίου καὶ τῶν φρυγάνων καίεσθαι, καὶ ξηροποιεῖσθαι, καὶ οἱονεὶ φρύγεσθαι. τὸ δὲ ἕτερον τοῦ κατεργαζομένου χαλκοῦ ὥσπερ ὑποστάθμη τὶς καὶ τρὺξ ὑπάρχει. μετὰ γὰρ τὴν τοῦ ψυχροῦ ὕδατος περίχυσιν, ὡς ἀνωτέρω ἔφαμεν περὶ αὐτοῦ χαλκοῦ διαλεγόμενοι, μετὰ τὴν ἀναίρεσιν τοῦ χαλκοῦ εὑρίσκεται ἐν τῇ χώνῃ ἐγκείμενον τοῖς πυθμέσι αὐτῆς τὸ τοιοῦτον εἶδος, τήν τε στῦψιν καὶ τὴν γεῦσιν χαλκοῦ ἔχον. τὸ δὲ τρίτον σκευάζεται οὕτω· λίθον τὸν λεγόμενον πυρίτην συνθέντες εἰς κάμινον οἱ πρὸς τούτοις ὄντες, καίουσιν ἐπὶ ἡμέρας ἱκανὰς ὡς τίτανον. ὅταν δὲ ἡ χρόα μιλτώδης γένηται, ἀνελόμενοι ἀποτίθενται. τινὲς δέ φασιν ἐκ μόνης τῆς τὸν χαλκὸν λίθον ἀποτελούσης γεννᾶσθαι τὸ προειρημένον, ὅταν ὀπτηθεῖσα ἐν ταῖς λεγομέναις ἅλωσιν, ἀναμετενεχθῇ εἰς τοὺς βόθρους καὶ ἐνταῦθα καίηται. τόν τε γὰρ κυκλοτόπον τῶν βόθρων ὑπολαμβάνει. καὶ μετὰ τὴν ἀναίρεσιν τῶν λίθων οὐθὲν ἴσον εὑρίσκεται. προκριτέον δ' αὐτοῦ τὸ τῇ γεύσει ἔγχαλκον, ἰῶζον, στῦφόν τε καὶ ἀναξηραῖνον ἱκανῶς τὴν γλῶτταν. ὅπερ ἡ κεκαυμένη ὤχρα οὐ κέκτηται. ἣν δὴ καίοντες ἀντὶ διφρυγοῦς πιπράσκουσι. δύναμιν δὲ ἔχει στυπτικήν τε καὶ ἀνακαθαρτικὴν ἐπιτεταμένως, σμηκτικήν τε καὶ ξηραντικὴν καὶ κατασταλτικὴν ὑπερσαρκώσεως, ἀπουλωτικὴν κακοήθων καὶ ἑρπυστικῶν. διαφορεῖ καὶ ἀποστήματα ἀναληφθὲν τερεβινθίνῃ ἢ κηρωτῇ.

Περὶ ἀρσενικοῦ. κε ωπ.

Ἀρσενικὸν κατὰ τὰ αὐτὰ γεννᾶται μέταλλα τῇ σανδαράχῃ. ἄριστον δὲ ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τῇ χρόᾳ, τάς τε πλάκας λεπιζομένας ἔχον ὡς ἀεὶ ὑποκειμένας ἀλλήλαις. ἔστι δὲ ἀμιγὲς ἑτέρας φύσεως. τοιοῦτον δέ ἐστι τὸ γεννώμενον ἐν Μυσίᾳ τῇ ἐν Ἑλλησπόντῳ. ἔστι δὲ αὐτοῦ δύο εἴδη. τὸ μὲν ἕν, οἷον προείρηται. τὸ δὲ ἄλλο βαλανοειδὲς καὶ ὠχροειδὲς καὶ σανδαραχίζον τῇ χρόᾳ, καὶ βωλοειδές, ἐκ Πόντου καὶ Καππαδοκίας φερόμενον.

φερόμενον. δευτερεύει δὲ τὸ τοιοῦτον. ὀπτᾶται δὲ οὕτως. ἐπ' ὄστρακον καινὸν ἐπιτεθειμένον αὐτὸ θὲς ἐπὶ διαπύρου ἀνθρακιᾶς καὶ στρέφε συνεχῶς. ὡς δ' ἂν πυρωθῇ καὶ μεταβάλῃ ψύξας καὶ λειάνας ἀπότιθεσο. δύναμιν δὲ ἔχει σηπτικήν τε καὶ στυπτικήν, καὶ ἐσχαρωτικὴν μετὰ πυρώσεως καὶ βιαίου δήξεως. ἔστι δὲ καὶ τῶν στελλόντων. ψιλοῖ δὲ τρίχας.

Περὶ σανδαράχης. κε ωπα.

Σανδαράχην δὲ προκριτέον τὴν κατακορῆ, πυρρὰν, ἄθραυστον, εὐλέαντόν τε καὶ καθαράν, κινναβαρίζουσαν τὴν χρόαν, ἔτι δὲ θειώδη ἀποφορὰν ἔχουσαν. δύναμιν δὲ ἔχει καὶ ὄπτησιν τὴν αὐτὴν τῷ ἀρσενικῷ. θεραπεύει δὲ καὶ ἀλωπεκίας ἀναληφθεῖσα ῥητίνῃ. καὶ λεπροὺς ὄνυχας σὺν πίσσῃ ἀφίστησι. καὶ πρὸς φθειριάσεις σὺν ἐλαίῳ ποιεῖ. φύματά τε σὺν στέατι διαφορεῖ. ἁρμόζει δὲ καὶ πρὸς τὰ ἐν ῥισὶ καὶ στόμασιν ἕλκη, καὶ πρὸς τὰ λοιπὰ ἐξανθήματα σὺν ῥοδίνῳ, καὶ πρὸς κονδυλώματα. δίδοται δὲ ἐμπυικοῖς σὺν οἰνομέλιτι. καὶ ὑποθυμιᾶται σὺν ῥητίνῃ καὶ πρὸς παλαιὰν βῆχα, διὰ σίφωνος ἑλκομένης τῆς ἀτμίδος τῷ στόματι. φωνήν τε ἀνακαθαίρει ἐκλειχομένη σὺν μέλιτι. καὶ ἀσθματικοῖς σὺν ῥητίνῃ καταπότιον ἀρίστη δίδοται.

Περὶ στυπτηρίας. κε ωπβ.

Στυπτηρίας δὲ σχεδὸν πᾶν εἶδος ἐπὶ τῶν αὐτῶν ἐν τῇ Αἰγύπτῳ μετάλλων εὑρίσκεται. ἔστι δὲ ἡ σχιστὴ οἱονεὶ τῆς βωλίτιδος ἄνθος. γίνεται δὲ καὶ ἐν ἄλλοις τισὶ τόποις, ἐν Μήλῳ, ἐν Μακεδονίᾳ, ἐν Λιπάραις καὶ Σαρδονίᾳ καὶ Ἱεραπόλει τῆς Φρυγίας, Λιβύῃ, Ἀρμενίᾳ, καὶ ἐν ἄλλοις δὲ τόποις πλείοσιν ὥσπερ ἡ μίλτος. ἔστι δὲ αὐτῆς εἴδη πλεῖστα. πρὸς δὲ ἰατρικὴν χρῆσιν λαμβάνεται ἥ τε σχιστὴ καὶ ἡ στρογγύλη καὶ ἡ ὑγρά. ἀρίστη δὲ ὑπάρχει ἡ σχιστή, καὶ ταύτης ἡ πρόσφατος καὶ λευκὴ ἄγαν καὶ ἄλιθος, στύφουσά τε εὐτόνως, ἔτι τε οὐ πεπιεσμένη βωληδόν, ἀλλὰ σχιδακηδόν αὐξασμένη κατὰ μονάδας πολιαῖς θριξὶν ἐμφερεῖς, οἷα ἐστὶν ἡ λεγομένη τριχῖτις, γινομένη δὲ ἐν Αἰγύπτῳ. εὑρίσκεται δὲ καὶ λίθος ἐμφερὴς αὐτῇ ἄγαρ· ὃν διακριτέον τῷ τῆς γεύσεως κριτηρίῳ μὴ στύφοντα. τῆς δὲ στρογγύλης ἡ χειροποίητος ἀδόκιμος ὑπάρχει. γνωρίζεται δὲ ἐκ τοῦ σχήματος. παραληπτέα δὲ ἂν εἴη ἡ φυσικὴ στρογγύλη καὶ πομφολυγώδης, ὑπόλευκός τε καὶ στύφουσα ἐρρωμένως, ἔτι δὲ ποσὸν ὠχρότητος ἅμα καὶ λιπαρότητος ἔχουσα, πρὸς δὲ τούτοις ἄλιθός τε καὶ εὔθρυβής. καὶ γένους μηλία ἢ αἰγυπτία. τῆς δὲ ὑγρᾶς τὴν μάλιστα διαφανῆ προκριτέον καὶ γαλακτώδη, ὁμαλήν τε καὶ δι' ὅλου χυλώδη, ἔτι δὲ ἄλιθον καὶ πυρῶδες ἀποπνέουσαν. δύναμιν δὲ ἔχουσι θερμαντικήν, στυπτικήν, ἀποθεραπευτικήν, ἀποκαθαρτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις. τήκουσαν δὲ καὶ τὰς ἐπὶ τῶν βλεφάρων σάρκας καὶ τὰ ἄλλα ὑπερσαρκώματα. ἐνεργεστέραν δὲ τῆς στρογγύλης τὴν σχιστὴν ἡγητέον. καίονται δὲ καὶ ὀπτῶνται ὡς χαλκῖτις. ἴσχουσι δὲ καὶ σηπεδόνας, αἱμορραγίας. οὖλα πλαδῶντα στέλλουσι. καὶ ὀδόντας σειομένους κρατύνουσι σὺν ὄξει ἢ μέλιτι. ἄφθας δὲ ὠφελεῖ σὺν μέλιτι. καὶ ἐξανθήματα καὶ ῥεύματα ἐν ὠσὶ σὺν πολυγόνου χυλῷ. λέπραις δὲ ἁρμόζουσι σὺν κράμβης φύλλοις ἢ σὺν μέλιτι ἑψηθεῖσαι καὶ κνησμοῖς. ὄνυξί τε λεπροῖς καὶ πτερυγίοις καὶ χιμέθλοις σὺν ὕδατι καταιονούμεναι. σὺν τρυγὶ δὲ ὄξους καταχριόμεναι μετὰ κηκῖδος ἴσης κεκαυμένης πρὸς φαγεδαινικά. πρὸς δὲ νομὰς σὺν ἅλσι διπλοῖς. πιτυριάσεις δὲ σὺν ὀρόβῳ καὶ πίσσῃ σμήχουσι καταχριόμεναι. κονίδων τε καὶ φθειρῶν καὶ πυρικαύτων σὺν ὕδατι καταχριόμεναι βοήθημα. οἰδήμασί τε καὶ μασχαλῶν καὶ βουβώνων δυσωδίαις καταχρῖσοι. ἡ δὲ μηλία καὶ πρὸς ἀσυλληψίαν συνεργεῖ πρὸ τῆς συνόδου παρατεθεῖσα τῷ στόματι τῆς ὑστέρας. καὶ ἔμβρυα ἐκτιτρώσκει.

ἐπουλίσι τε καὶ σταφυλαῖς καὶ παρισθμίοις ἐπιτήδειοι. καὶ στόμασι καὶ πρὸς ὦτα καὶ αἰδοῖα σὺν μέλιτι ἐπιτήδειοι.

Περὶ θείου. κε ωπγ.

Θεῖον δὲ ἄριστον ἡγητέον, τὸ ἄπυρον καὶ λαμπυρίζον τῇ χρόᾳ. διαφανές τε καὶ ἄλιθον. τοῦ δὲ πεπυρωμένου, τὸ χλωρόν τε καὶ εὐλιπές. γεννᾶται δὲ πλεῖστον ἐν μήλῳ καὶ λιπάρᾳ. θερμαίνει δὲ τὸ προειρημένον καὶ διαφορεῖ καὶ πεπαίνει ταχέως. βῆχας τε καὶ ἐμπύοις καὶ ἀσθματικοῖς ὠφελεῖ ἐν ᾠῷ λαμβανόμενον καὶ ὑποθυμιώμενον. πρὸς δὲ τούτοις ἔμβρυα κατασπᾷ ὑποθυμιαθέν. καὶ λέπρας. ἔτι δὲ λειχῆνας καὶ ὄνυχας λεπρούς, αἴρει τερεβινθίνῃ μιχθὲν ῥητίνῃ. σὺν ὄξει δὲ καταχριόμενον, ποιεῖ μὲν καὶ πρὸς λέπρας. αἴρει δὲ καὶ ἀλφούς. ἰᾶται καὶ σκορπίων πληγὰς μιγὲν ῥητίνῃ. σὺν ὄξει δὲ καὶ δρακοντίου θαλασσίου καὶ σκορπίου πληγὴν ἰᾶται. παύει καὶ τοὺς καθόλου τὸ σῶμα κνησμοὺς σὺν νίτρῳ σμηχόμενον. ἀποκαθαίρει δὲ καὶ ἴκτερον. κοχλιαρίου πλῆθος ἐμπασσόμενον τῷ μετώπῳ. ἢ μετὰ ᾠοῦ ῥοφητοῦ λαμβανόμενον. καὶ πρὸς κόρυζαν δὲ καὶ κατάρρουν ποιεῖ. καὶ ἱδρῶτας στέλλει καταπασσόμενον, καὶ ποδαγρικοῖς σὺν νίτρῳ καὶ ὕδατι καταχρισθὲν συμβάλλεται. καὶ δυσηκοίαν ὑποθυμιώμενον διὰ σίφωνος θεραπεύει. καὶ ληθαργικοὺς ὑποθυμιώμενον. αἱμορραγίαν τε ἴσχει. θλάσεις τε ὤτων σὺν οἴνῳ καὶ σμύρνῃ καταχριόμενον ἰᾶται.

Περὶ κισσήρεως. κε ωπδ.

Κίσσηριν δὲ προκριτέον τὴν ἄγαν κούφην. καὶ πολύκενον. σχιστήν τε καὶ ἄλιθον. ἔτι δὲ ψαθυράν τε καὶ λευκήν. καυστέον δὲ οὕτω. λαβὼν αὐτῆς ὁπόσον ἂν θέλῃς, διαπύροις ἔγκρυψον ἄνθραξιν. ὡς δ' ἂν ἐκπυρωθῇ, ἀνελόμενος σβέσον οἴνῳ εὐώδει. καὶ πάλιν πυρώσας, σβέσον. τὸ δὲ τρίτον ἀνελόμενος αὐτὴν καθ' ἑαυτήν, ἔα ψυγῆναι. καὶ ἀποθέμενος χρῶ. δύναμιν δὲ ἔχει στυπτικήν τε καὶ σμηκτικὴν ἑλκῶν. ἀνακαθαρτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις μετὰ τοῦ θερμαίνειν. ἑλκῶν τε πληρωτικὴν καὶ κατουλωτικήν. ἔτι δὲ καὶ καταστατικὴν ὑπεροχῶν. καὶ σμηκτικὴν ὀδόντων λεία. καὶ ἐσχαρωτικὴν σώματος. καὶ εἰς ψίλωσιν τριχῶν ἐπιτήδειον. Θεόφραστος δὲ ἱστορεῖ. ἐὰν εἰς ζέοντά τις οἴνου πίθον καθῇ κίσσηριν, παύεσθαι παραχρῆμα τὴν ζέσιν τοῦ οἴνου.

Περὶ ἁλῶν. κε ωπε.

Τῶν δὲ ἁλῶν ἐνεργέστερον μέν ἐστι τὸ ὀρυκτόν. τούτου δὲ κοινῶς μὲν τὸ ἄλιθον καὶ λευκὸν καὶ διαφανές. πυκνόν τε καὶ ὁμαλὸν τῇ συγκρίσει. ἰδίως δὲ τὸ ἀμμωνιακὸν τῷ γένει. εὔσχιστόν τε καὶ εὐθείας τὰς διαφύσεις ἔχον. τοῦ δὲ θαλασσίου τὸ πυκνὸν προαιρετέον καὶ λευκὸν καὶ ὁμαλόν. κάλλιστον δὲ ἐν Κύπρῳ. καὶ Κύπρου τῇ Σαλαμῖνι γίνεται καὶ Μεγάροις. καὶ ἐν Σικελίᾳ καὶ Λιβύῃ. ἐν τοῖς λεγομένοις δὲ καὶ τὰ λιμναῖα προκριτέον. εὐτονώτατον δὲ αὐτοῦ ἐστι τὸ Φρύγιον. καλούμενον δὲ τάττεον, ἢ ζιταῖον, ἢ γανταῖον. δύναμιν δὲ ἔχουσιν οἱ προειρημένοι ἅλες κοινῶς πολύχρηστον. στυπτικήν τε καὶ σμηκτικήν. καὶ ἀποκαθαρτικὴν καὶ διαχυτικήν. ἔτι δὲ καταστατικὴν καὶ ἰσχνωτικήν. καὶ ἐσχαρωτικήν. τῷ μᾶλλον καὶ ἧττον διαφέροντες. εἰσὶ δὲ καὶ σηπεδόνων ἐφεκτικοί. καὶ σμήγμασι ψωρικοῖς μίσγονται. στέλλουσι καὶ τὰς ἐν ὀφθαλμοῖς ὑπεροχάς. καὶ πτερύγια τήκουσι. καὶ τὰς ἄλλας δὲ ὑπερσαρκώσεις αἴρουσι. καὶ κλυσμοῖς εὔθετοι. καὶ κόπων λυτήριοι σὺν ἐλαίῳ χριόμενοι. καὶ πρὸς τὰ οἰδήματα τῶν ὑδρωπικῶν. πυρίαι τε ἐκ δι' αὐτῶν ἐν σακκίοις πραϋντικαὶ ἀλγημάτων. καὶ κνησμοὺς δὲ παύουσι μετ' ἐλαίου καὶ ὄξους συγχριόμενοι πρὸ πυρὸς ἄχρις ἂν ἱδρώσωσιν. ὁμοίως καὶ λειχῆνας καὶ ψώρας καὶ λέπρας. συνάγχας τε κουφίζουσι σὺν μέλιτι καὶ ὄξει καὶ ἐλαίῳ διαχριόμενοι. πρὸς δὲ παρίσθμια καὶ κιονίδας σὺν μέλιτι ὀπτοὶ καὶ ἄφθας καὶ οὔλων πλαδῶν καὶ πρὸς φα-

φαγεδαίνας

χοιράδας σὺν ἀλεύρῳ κεκαυμένοι καταπλάσσονται· πρὸς δὲ σκορπίων πληγὰς σὺν λινοσπέρμῳ. πρὸς δὲ ὄφεων δήγματα σὺν ὀριγάνῳ καὶ μέλιτι καὶ ὑσσώπῳ. πρὸς δὲ κεράστου μετὰ πίσσης ἢ κέδρου ἢ μέλιτος. πρὸς δὲ σκολοπένδρας δῆγμα σὺν μέλιτι καὶ ὄξει. πρὸς δὲ σφηκῶν πληγὰς καὶ τερηδόνας καὶ πρὸς ψυδράκια τὰ ἐν κεφαλῇ. θύμους τε καὶ φύματα σὺν στέατι μοσχείῳ ἀναληφθέντες· σὺν σταφίδι δὲ ἢ στέατι ὑείῳ ἢ μέλιτι, δοθιῆνας διαφοροῦσι. καὶ ὄρχεων οἰδήματα. σὺν ὀριγάνῳ καὶ ζύμῃ θᾶττον πεπαίνουσι. καὶ κροκοδειλοδήκτοις βοηθοῦσιν. ἐνδεθέντων εἰς ὀθόνιον λείοι. καὶ βαπτόμενοι εἰς ὄξος συμφορουμένων τῶν μερῶν τοῖς ἐνδέσμοις. θηριοδήκτοις τε βοηθοῦσι. καὶ πρὸς ὑπώπια προσώπου σὺν μέλιτι. καὶ πρὸς ὀπίου μήκωνος πόσιν. καὶ πρὸς μύκητας σὺν ὀξυμέλιτι πινόμενοι. πρὸς δὲ στρέμματα σὺν ἀλεύρῳ καὶ μέλιτι. πρὸς πυρίκαυτα δὲ σὺν ἐλαίῳ ἐπιτεθέντων οὐκ ἐῶσι φλυκταινοῦσθαι. ποδαγρικοῖς τε ὁμοίως ἐπιτίθενται. πρὸς ὠταλγίαν τε σὺν ὄξει. ἐρυσιπέλατά τε καὶ ἕρπητας ἴσχουσι μετ᾽ ὄξους καταχριθέντων ἢ καταπλασθέντων σὺν ὑσσώπῳ. καυστέον δὲ αὐτοὺς εἰς ὀστράκινον ἀγγεῖον ἐμβαλόντας καὶ ἐπιμελῶς πωμάσαντας ἵνα μὴ διάλλωνται. ἀνθρακιᾷ τε ἐγκρύψαντας ἄχρις ἐκπυρώσεως. τινὲς δὲ τοὺς ὀρυκτοὺς στέατι περιπλάσαντες, εἰς ἄνθρακας ὑποτιθέντες, ἐῶσιν ἄχρις ἂν τὸ στέαρ καταναλωθῇ. ἔνιοι δὲ καὶ τοὺς κοινοὺς ἅλας τὸν αὐτὸν τρόπον. καὶ ἵνα ἀποκλύσας αὐτοὺς ἅπαξ ὕδατι, καὶ ἐάσας ξηρανθῆναι, ἔμβαλε εἰς χύτραν καὶ πωμάσας ὑπόκαιε κινῶν ἕως ἂν μηκέτι διάλλωνται.

Περὶ ἄχνης ἁλός. κεφ. ωπϛ.

Ἁλὸς ἄχνη. ἡ ψῆγμα ἐστὶν ἁλὸς ἀφρῶδες, εὑρισκόμενον ἐπὶ τῶν πετριδίων. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τοῖς ἁλσίν.

Περὶ ἅλμης. κεφ. ωπζ.

Ἅλμη. τὴν αὐτὴν τοῖς ἁλσὶν ἔχει ἐνέργειαν. σμηκτικήν. δυσεντερικοῖς τε ἐστὶ τοῖς κατὰ νομὴν ἔγκλυσμα. καὶ ἰσχιαδικοῖς χρονίοις. πρός τε καταντλήσεις ἁρμόζει. ἐφ᾽ ὧν θάλαττα ἐστὶ χρησίμη.

Περὶ ἄνθους ἁλός. κεφ. ωπη.

Ἁλὸς δὲ ἄνθος, καταῤῥεῖ μὲν διὰ τοῦ νείλου ποταμοῦ. ἐφίσταται δὲ λίμναις τισί. προαληπτέον δὲ τὸ κροκίζον τὴν χρόαν ὑποδυσωδέστερον, ὥσπερ γάρος. ἐνίοτε δὲ καὶ δυσωδέστερον μᾶλλον καὶ τῇ γεύσει δηκτικώτερον καὶ ὑπολίπαρον. τὸ δὲ ἔμμιλτον ἢ θρόμβους ἔχον, φαῦλον ἡγητέον. ἔτι τὸ ἀκέραιον ἐλαίῳ συνανίεται μόνῳ. τὸ δεδολωμένον δὲ ἐκ μέρους καὶ ὕδατι. ποιεῖ δὲ πρὸς τὰ κακοήθη καὶ φαγεδαινικὰ ἕλκη. καὶ νομὰς τὰς ἐν αἰδοίοις. καὶ ὦτα πυοῤῥοοῦντα. καὶ ἀμβλυωπίας καὶ τὰς οὐλὰς καὶ ἄργεμα καὶ λευκώματα. μίσγονται καὶ ἐμπλάστροις καὶ μύροις εἰς χρῶσιν ὡς καὶ τῷ ῥοδίνῳ. ἔστι δὲ καὶ ἱδρώτων κινητικόν. κοιλίας ταρακτικόν. σὺν οἴνῳ καὶ ὕδατι ληφθέν. κακοστόμαχον. μίσγονται καὶ ἀκόπιοις καὶ σμήγμασι πρὸς τριχῶν λευκασμόν. καὶ καθόλου ἐστὶ δριμύ. πυρωτικὸν ὥσπερ οἱ ἅλες.

Περὶ νίτρου. κεφ. ωπθ.

Νίτρον. προκριτέον τὸ κοῦφον. καὶ ῥοδωπὸν ἢ λευκὸν τὴν χρόαν, κατατετρημένον. οἱονεὶ σπογγῶδές τι. τοιοῦτον δὲ ἐστὶ τὸ ἐκ τῶν βουνῶν. δύναμιν δὲ ἔχει μετὰ συγκριτικήν.

Περὶ ἀφροῦ νίτρου. κεφ. ωϟ.

Ἀφρὸς δὲ νίτρου, ἄριστος μὲν εἶναι δοκεῖ ὁ κουφότατος καὶ πλακώδης. εὔθρυπτός τε καὶ ἐμπόρφυρος ἢ ἀφρώδης. ἔτι δὲ δηκτικός. οἷός ἐστιν ὁ ἐκ φιλαδελφίας κομιζόμενος τῆς ἐν λυδίᾳ. δευτερεύει δὲ ὁ αἰγύπτιος. γίνεται δὲ καὶ ἐν μαγνησίᾳ τῆς καρίας. δύναμιν δὲ ἔχει καὶ καῦσιν οὗτος τε καὶ τὸ νίτρον ἁλσὶν ἐμφερῆ. ἐκ περισσοῦ δὲ τὸ νίτρον καὶ

στρόφους παύει λεανθὲν μετὰ κυμίνου καὶ ποθὲν μετὰ ὑδρομέλιτος ἢ μετὰ ἑψήματος ἤ τινος τῶν διαφορεῖν δυναμένων πνεύματα, οἷον πηγάνου ἢ ἀνήθου. ἔστι δὲ καὶ περιοδικῶν σύγχρισμα πρὸ τῆς ὑπό τινος προσβολῆς. μίγνυται καὶ διαφορητικαῖς καὶ ἀνασπαστικαῖς τε λεπρικαῖς ἐμπλάστροις τε λεπτυντικαῖς. σὺν ὕδατι δὲ θερμῷ ἢ οἴνῳ ἐγχεόμενον ἐμπνευματώσεις τε τὰς χρονίων ἰᾶται καὶ πυορροίας. καθαίρει δὲ καὶ ῥύπον σὺν ὄξει ἐγχεόμενον. κυνοδήκτους τε ἰᾶται σὺν στέατι ὀνείῳ ἢ ὑείῳ. ἀναστομοῖ δὲ τοὺς δοθιῆνας ἀναληφθὲν τερμινθίνῃ ῥητίνῃ. μετὰ σύκων δὲ ὑδρωπικοῖς ἐστὶ κατάπλασμα. σὺν μέλιτι δὲ ἐγχριόμενον ὀξυδερκές. καὶ πρὸς μύκητας σὺν ὀξυκράτῳ ποθὲν ἁρμόζει. πρὸς δὲ βουπρήστεις σὺν ὕδατι. πρὸς ταύρειον δὲ αἷμα σὺν σιλφίῳ. ἀτροφοῦσι τε χρήσιμον κατάπλασμα. παρακμάζουσί τε ὀπισθοτονικοῖς πάθεσι σὺν κηρωτῇ καὶ στρέμμασι. μίγνυται τε ἄρτῳ ὠφελίμως ἐπὶ τῶν τὴν γλῶτταν παραλελυμένων. ἔνιοι δὲ καίουσι τὰ προειρημένα ἐπ' ἄνθρακας πεπυρωμένους ἀποστρεψάμενοι. προυποκειμένου καινοῦ ὀστράκου ἕως ἂν ἐκπυρωθῇ.

Περὶ τρυγός. κε ωϛα.

Τρύγα δὲ παραληπτέον μάλιστα μὲν τὴν ἀπὸ οἴνου παλαιοῦ ἰταλικοῦ. εἰ δὲ μή, κἄν, ἀπ' ἄλλου ὁμοίου. ἡ γὰρ ἀπὸ ὄξους ὑποτέτακται τῇ δυνάμει. καυστέον δὲ ὡς ἀλκυόνιον προεξηραμένην ἐπιμελῶς. τινὲς δὲ ἐπ' ὀστράκων καινῶν θέντες καίουσι πυρὶ δαψιλεῖ ἕως ἂν ἐμπυρωθῇ κατὰ βάθος. ἄλλοι δὲ εἰς ἄνθρακας πεπυρωμένους ἐγκρύψαντες βῶλον, τὸ ὅμοιον ποιοῦσι. σημεῖον δὲ τῆς δεούσης καύσεως ἡγητέον, τὸ λευκὸν ἢ ἀερόχρουν τοῦ χρώματος. καὶ τὸ προσενεχθεῖσαν τῇ γλώσσῃ οἱονεὶ φλέγειν αὐτήν. ὡσαύτως δὲ καὶ ἡ ἀπὸ ὄξους καίεται. δύναμιν δὲ ἔχει καυστικὴν σφόδρα. καὶ σμηκτικήν. κατουλωτικήν. στυπτικήν. καὶ σηπτικὴν ἄγαν τε ξηραντικήν. χρηστέον δὲ τῇ τρυγὶ προσφάτῳ οὔσῃ. ταχὺ γὰρ διαπνεῖται. ὅθεν οὐδὲ ἀσκέπαστον. οὐδὲ χωρὶς ἀγγείου αὐτὴν ἀποθετέον. πλύνεται δὲ αὐτὴ ὡς πομφόλυξ. ἡ δὲ ἄκαυστος στέλλει οἰδήματα τε καθ' ἑαυτὴν καὶ μετὰ μυρσίνης. κοιλίαν τε καὶ στόμαχον ῥευματιζόμενον καταπλασθεῖσα στέλλει. τε ῥοῦν γυναικεῖον κατὰ ἤτρου καὶ αἰδοίου καταπλαττομένη πραΰνει. καὶ φύγεθλα ἀνέλκωτα διαφορεῖ. καὶ φύματα μαστούς τε σπαργῶντας ῥέοντας γάλα σβέννυσι σὺν ὄξει καταχρισθεῖσα. ἡ δὲ κεκαυμένη λέπρους ἀφίστησιν ὄνυχας σὺν ῥητίνῃ. τε μετὰ σχινίνου ἐλαίου συγχρισθεῖσα νύκτα ὅλην, ξανθὰς ποιεῖ τὰς τρίχας. πλυθεῖσα δὲ μίγνυται εἰς τὰ ὀφθαλμικὰ ὡς σποδός. σμήχει τε οὐλὰς καὶ ἀχλὺς τὰς ἐν ὀφθαλμοῖς ἡ τοιαύτη.

Περὶ ἀσβέστου. κε ωϛβ.

Ἄσβεστος γίνεται οὕτω. τῶν θαλαττίων κηρύκων τὰ ὄστρακα λαβών, πυρὶ ἔγκρυψον. ἢ εἰς κλίβανον διάπυρον καθεὶς ἄφες ἐννυκτερεῦσαι. τῇ δὲ ἐχομένῃ ἐὰν μὲν λευκοτάτη γένηται ἀνελοῦ. εἰ δὲ μή, πάλιν καῖε ἄχρις ἂν ἱκανῶς λευκανθῇ. εἶτα ἀποβάψας αὐτὰ εἰς ψυχρὸν ὕδωρ, ἔμβαλε εἰς χύτραν καινήν. καὶ σκεπάσας αὐτὰ ῥάκεσιν ἐπιμελῶς, ἔασον ἐνταῦθα νύκτα μίαν. πρωῒ δὲ ἀνελόμενος ἀπειληφυῖαν τὸ παντελὲς τῆς κατεργασίας ἀπόθεσο. σκευάζεται δὲ καὶ ἐκ λίθων κοχλάκων καιομένων. καὶ ἐκ τῆς χυδαίας μαρμάρου. ἥτις καὶ προκρίνεται τῶν ἄλλων. δύναμιν δὲ ἔχει πᾶσα κοινῶς ἄσβεστος, πυρωτικήν. δηκτικήν. καυστικήν. ἐσχαρωτικήν. μιγνυμένη δέ τισιν ἑτέροις ὡς στέατι ἢ ἐλαίῳ, γίνεται πεπτική. μαλακτική. διασκεδαστική. κατουλωτική. ἐνεργεστέραν δὲ αὐτῆς ἡγητέον τὴν πρόσφατον καὶ ἄβροχον.

Περὶ γύψου. κε. ωλγ'.

Γύψος δύναμιν ἔχει συπτικήν, ἐμπλαστικήν. αἱμορραγίας τε καὶ ἱδρώτων ἐφεκτικήν· ποθεῖσα δὲ πνίγει τῷ κατὰ πνιγμὸν τρόπῳ. Περὶ τέφρας κληματίνης. κε. ωλε'.

Τέφρα κληματίνη δύναμιν ἔχει καυστικήν. σὺν ὀξυγγίῳ δὲ ἢ ἐλαίῳ καταπλασθεῖσα, θλάσματα νεύρων καὶ ἄρθρων λυγίσματα καὶ συστροφὰς νεύρων ὠφελεῖ. σὺν νίτρῳ δὲ καὶ ὄξει. σαρκώσεις ὀχέων στέλλει. καταπλασθεῖσα δὲ σὺν ὄξει, ἑρπετόδηκτα καὶ κυνόδηκτα ἰᾶται. ἐσχαρωτικοῖς τε μίσγεται. καὶ γίνεται ἡ δὲ αὐτῆς κονία πρὸς πτώματα καὶ μύκητας σὺν ὄξει καὶ ἁλσὶ καὶ μέλιτι. Περὶ ἀλκυονίου. κε. ωλε'.

Τοῦ δὲ ἀλκυονίου πέντε γνωστέον εἴδη ὑπάρχειν. τὸ μὲν γὰρ πυκνόν ἐστι καὶ στρυφνόν, καὶ τὴν ἰδεῖν σπογγῶδες. ἔτι δὲ βρωμῶδες καὶ βαρύ. καὶ ἰχθύος ὄζον. ὃ δὴ πλεῖστον ἐπὶ τῶν ἠϊόνων εὑρίσκεται. τὸ δὲ ἑξῆς κατὰ μὲν τὸ σχῆμα πτερυγίῳ ὀφθαλμικῷ ἢ σπόγγῳ ἔοικε κοῦφόν τε ἐστὶ καὶ πολύκενον. καὶ φυκώδη ἀποφορὰν ἔχον. τὸ δὲ τρίτον σκωληκοειδὲς ὑπάρχει τῷ τύπῳ. καὶ τῇ χρόᾳ πορφυρώτερον. ὅ τινες μιλήσιον καλοῦσι. τὸ τέταρτον δὲ ἐρίοις οἰσυπηροῖς ὅμοιον. πολύκενον. κοῦφον. τὸ δὲ πέμπτον ἔοικε μὲν κατὰ σχῆμα μύκητι ἄνοσμόν τε ἐστι καὶ τραχύ. ἔνδοθεν μὲν κισσηρεῖ κατά τι ἐοικός. ἔξωθεν δὲ λεῖον. δριμύ. ὃ πλεῖστον ἐν τῇ προποντίδι κατὰ τὴν καλουμένην βέσβικον νῆσον γεννᾶται. ὃ ἐπιχωρίως ἅλος ἄχνην καλοῦσι. τούτων τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον, εἰς σμήγματα παραλαμβάνεται γυναικῶν. καὶ περὶ φακούς. λειχῆνάς τε καὶ λέπρας ἀλφούς τε καὶ μελανίας καὶ σπίλους τοὺς ἐπὶ προσώπου καὶ τοῦ λοιποῦ σώματος. τὸ δὲ τρίτον εὐθετεῖ πρὸς δυσουροῦντας καὶ ἀμμώδη συλλέγοντας ἐν τῇ κύστει. καὶ πρὸς νεφριτικούς· πρὸς ὕδρωπας. σπλῆνας. καὲν δὲ καὶ καταπλασθὲν σὺν οἴνῳ, ἀλωπεκίας δασύνει. τὸ δ' ὕστατον ὀδόντας λευκαίνειν δύναται. παραλαμβάνεται δὲ καὶ πρὸς ἄλλα σμήγματα καὶ ψίλωθρα. μισγόμενον σὺν ἁλσί. καῦσαι δέ τι τούτων βουλόμενος, μεθ' ἁλῶν εἰς ὠμὴν χύτραν ἔμβαλε. καὶ περιαλείψας τὸ στόμα αὐτῆς πηλῷ, δὸς εἰς κάμινον. ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος αὐτῆς, ἀνελόμενος ἀπόθου καὶ χρῶ. πλύνεται δὲ ὡς ἡ καδμεία.

Περὶ ἀδάρκου. κε. ωλζ'.

Ὁ δὲ προσαγορευόμενος ἀδάρκης, γίνεται μὲν ἐν καππαδοκίᾳ. ἔστι δέ, ὥσπερ ἐπίπαγος ὑφαλμυρίζων. καθύγρων καὶ τελματωδῶν τόπων ἐν ξηρασίᾳ ἐπιγινόμενος. καὶ περιπηγνύμενος καλάμοις καὶ χορταρίοις. ἔοικε δὲ τὴν χρόαν ἄνθει ἀσίας λίθου. τῷ δὲ ὅλῳ τύπῳ ἀλκυονίῳ τῷ μαλακῷ καὶ ὑποκένῳ. καὶ ἔστιν οἱονεὶ λιμναῖον ἀλκυόνιον. εὐθετεῖ δὲ πρὸς ἐκδορὰν λεπρῶν. καὶ ἐφηλίδων καὶ λειχήνων. καὶ φακῶν. καὶ τῶν ὁμοίων. καθόλου δὲ ἐστι δριμὺ καὶ μετασυγκριτικόν. ὠφελεῖ καὶ ἰσχιαδικούς. Περὶ σπόγγων. κε. ωλζ'.

Τῶν δὲ σπόγγων τοὺς μὲν ἄρρενας ἐκάλεσάν τινες λεπτοτρήτους καὶ πυκνοὺς ὄντας. ὧν τοὺς σκληροτέρους τράγους ὠνόμασαν. τοὺς δέ, θηλεῖς οἳ ἐναντίως τοῖς προειρημένοις διάκεινται. καῦσιν δὲ ἔχουσι τὴν αὐτὴν ἀλκυονίῳ. ὁ καινὸς δὲ καὶ ἄλυπος, τραυματικός τε ἐστὶ καὶ οἰδήματα στέλλει. καὶ τὰ νεότρωτα κολλᾷ σὺν ὕδατι ἢ ὀξυκράτῳ. σὺν μέλιτι δὲ ἑφθῷ παλαιοὺς κόλπους παρακολλᾷ. ὁ δὲ παλαιός, ἄχρηστος. διαστέλλουσι δὲ καὶ μεμυκότα ἕλκη. καὶ τύλους ἀποδεσμούμενοι λίνῳ καὶ αὐτοὶ ξηροὶ παρεντιθέμενοι ὥσπερ μότα. τὰ δὲ ῥευματικὰ ὕπνομα καὶ χρόνια ἕλκη, ἐξικμάζουσιν ἐπιτιθέμενοι καινοὶ νέοι καὶ κενοί. ἐπέχουσι δὲ καὶ αἱμορραγίαν. σὺν ὄξει δὲ κεκαυμένοι, πρὸς ξηροφθαλ-

μίας. καὶ ὅπου δεῖ σμῆξαί τι. ἢ στύψαι. βέλτιον δὲ ποιοῦσι πλυθέντες εἰς τὰ ὀφθαλμικά. σὺν δὲ πίσσῃ καέντες πρὸς αἱμορραγίαν ἁρμόζουσι. λευκαίνονται δὲ αὐτῶν οἱ ἁπαλώτατοι ἐν τοῖς καύμασι, βρεχόμενοι τῇ ἐπὶ τῶν πετρῶν συνισταμένῃ ἁλὸς ἄχνῃ καὶ ἡλιαζόμενοι. ἐπιβλεπέτω δὲ τὸ μὲν κοῖλον αὐτῶν ἄνω. κάτω δὲ ἡ ἀποτομή. εἰ δὲ εἴη αἰθρία θερία καὶ ὑπὸ τὴν σελήνην βρεχόμενοι ἁλὸς ἄχνῃ ἢ θαλάσσῃ. γίνονται δὲ λευκότατοι οἱ τοιοῦτοι.

Περὶ κοραλλίου. κεν. ρλη΄.

Τὸ δὲ κοράλλιον ὅπερ ἔνιοι λιθόδενδρον ἐκάλεσαν, δοκεῖ μὲν εἶναι φυτὸν ἐνάλιον. στερεοποιεῖσθαι δὲ ὅταν ἐκ τοῦ βυθοῦ ἑλκυσθῇ. ἔξαλον γινόμενον. καὶ βαπτόμενον ἤτοι τῷ συνύμενον ὥσπερ ὑπὸ τοῦ περικεχυμένου ἡμῖν ἀέρος. εὑρίσκεται δὲ πλεῖστον ἐν τῷ κατὰ Συρακούσας ἀκρωτηρίῳ τῷ καλουμένῳ Παχύνῳ. ἄριστον δέ ἐστι τὸ πυρρὸν τῇ χρόᾳ καὶ ἐμφερὲς αὐθηρικῷ χρώματι, ἢ σάνδυκι κατακορεῖ. εὔθρυπτόν τε ὡσαύτως καὶ ὁμαλὸν δι' ὅλης τῆς συγκρίσεως. ἔτι δὲ ὀσμὴν βρυώδη καὶ φυκίοις ἐμφερῆ ἔχον. πρὸς δὲ τούτοις πολύοζον καὶ κινναμώμῳ μίζον κατὰ τὸν τύπον τῶν θαμνίσκων. τὸ δὲ λιθῶδες τῇ συγκρίσει καὶ τῇ χρόᾳ ψωρόν, σεσηραγγωμένον τε καὶ χαῦνον, φαῦλον οἰητέον εἶναι. στύφει δὲ τῇ δυνάμει καὶ ψύχει ἐπιεικῶς. καταστέλλει δὲ τὰ ὑπερέχοντα. καὶ οὐλὰς σμήχει τὰς ἐν ὀφθαλμοῖς. πληροῖ δὲ καὶ κοιλώματα καὶ οὐλάς. πρός τε αἵματος ἀναγωγὰς ἱκανῶς ἐνεργεῖ. καὶ δυσουροῦσιν ἁρμόζει. καὶ σπλῆνα τήκει σὺν ὕδατι πινόμενον.

Περὶ ἀντιπαθοῦς. κεν. ρλθ΄.

Καὶ τὸ καλούμενον δὲ ἀντιπαθές, κοράλλιον οἰητέον ὑπάρχειν. εἰδικὴν ἔχον διαφοράν. ἔστι δὲ τῇ μὲν χρόᾳ μέλαν. δενδρίζον δὲ καὶ αὐτὸ τὸ ὀζῶδες μᾶλλον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ.

Περὶ φρυγίου λίθου. ρμ΄.

Λίθος Φρύγιος. ᾧ οἱ βαφεῖς ἐν Φρυγίᾳ χρῶνται. ὅθεν καὶ ὠνόμασται. γεννᾶται ἐν Καππαδοκίᾳ. ἄριστος δὲ ἐστὶν ὁ ὠχρὸς καὶ μέσως βαρύς. οὐκ ἰσότονος τῇ συγκρίσει τοῦ χρώματος. ἔχων δὲ διαφύσεις λευκὰς ὡς καδμεία. καίεται δὲ ὁ λίθος οὕτω. βρέξας αὐτὸν καλλίστῳ οἴνῳ, διὰ πυρὸς ἔγκρυψον ἄνθραξι. καὶ ῥίπιζε συνεχῶς. ἐὰν δὲ μεταβάλλῃ τὴν χρόαν κιρρότερος γενόμενος, ἐξελὼν αὐτὸν τῷ αὐτῷ σβέσον οἴνῳ. καὶ πάλιν εἰς τοὺς ἄνθρακας ἀποθέμενος τὰ αὐτὰ ποίει. καῖε δὲ αὐτὸν ἐκ τρίτου, προσέχων μὴ θρυφθῇ καὶ ἀποσβολωθῇ. δύναμιν δὲ ἔχει ὠμός τε καὶ κεκαυμένος στυπτικὴν ἐναργῶς. ἔτι δὲ ἀνακαθαρτικὴν καὶ ἐσχαρωτικὴν ποσῶς. καταπλασμάτων τε ἰατικὴν σὺν κηρωτῇ. πλύνεται δὲ ὡς καδμεία.

Περὶ ἀσίου λίθου. κεν. ρμα΄.

Ἄσιον δὲ λίθον παραληπτέον τὸν κισσηρώδη τὴν χρόαν, χαῦνόν τε καὶ κοῦφον. ἔτι δὲ εὔθρυπτον. καὶ διαφύσεις μηλίνας ἔχοντα διὰ βάθους. τὸ δὲ ἄνθος αὐτοῦ ἐστὶν ἡ ἐπιζάνουσα ἐπίξανθος ἁλμυρὶς τῇ ἐπιφανείᾳ τῶν λίθων, τῇ μὲν συστάσει λεπτή. τῇ δὲ χρόᾳ τὸ μέν τι λευκόν ἐστι. τὸ δέ τι ἔοικε κισσηρῷ. ἐπὶ τὸ μήλινον τετραμμένον. προσαγόμενόν τε τῇ γλώττῃ δάκνει ποσῶς. δύναμιν δὲ ἔχει ἑκάτερον στυπτικὴν. σηπτικὴν ἡσυχῆ. καὶ διαφορητικὴν φυμάτων. τερεβινθίνῃ ἀναλαμβανόμενον ῥητίνῃ ἢ ὑγρᾷ πίσσῃ. εὐτονώτερον δὲ τὸ ἄνθος ἡγητέον. ἐκ περιστοῦ δὲ τοῦ ξηραινόμενον, τὰ παλαιὰ καὶ δυσκατούλωτα ἕλκη ἰᾶται. καταστέλλει δὲ τὰ ὑπερσαρκοῦντα καὶ ἀνακαθαίρει σὺν μέλιτι τὰ μύκησιν ὅμοια καὶ θηριώδη. πληροῖ δὲ καὶ τὰ κοῖλα τῶν ἑλκῶν καὶ ἀνακαθαίρει σὺν μέλιτι. καὶ τὰ νεμόμενα δὲ ἵστησι μιγὲν κηρωτῇ. καὶ ποδαγρικοῖς ἐν καταπλάσμασι μετὰ ἐρεγμοῦ. καὶ σπληνικοῖς με

τόξους

τόξους καὶ ἀσβέστου. ἐκλειχόμενόν τε τὸ ἄνθος μετὰ μέλιτος φθισικοὺς ὠφελεῖ. κατασκευάζονται δὲ καὶ πύελοι ἐκ τοῦ λίθου. εἰς ἃς οἱ ποδαγρικοὶ τοὺς πόδας ἐντιθέντες ὠφελοῦνται. καὶ σοροὶ σαρκοφάγοι γίνονται. ἰσχναίνουσαι τὰ πολύσαρκα καὶ παχέα σώματα. καταπλασσόμεναι ἀντὶ νίτρου ἐν βαλανείῳ. ἐὰν δέ τις πλῦναι θέλῃ τὰ προγεγραμμένα, πλυνέτω ὡς τὴν καδμείαν.

Περὶ πυρίτου λίθου. κεφ. ρβʹ.

Πυρίτης εἶδός ἐστι λίθου. ἀφ' οὗ χαλκὸς μεταλλεύεται. ληπτέον μέντοι τὸν χαλκοειδῆ. εὔχρουν δὲ σπινθῆρας ἀφιέντα. καυστέον δὲ τρόπῳ τοιούτῳ. μέλιτι δεύσας αὐτὸν, ἔνθες εἰς ἀνθρακιὰν μαλακήν. καὶ ῥίπιζε συνεχῶς ὡς ἂν τὴν χροιὰν κιῤῥὸς γένηται. ἔνιοι δὲ εἰς πολλοὺς καὶ πεπυρωμένους ἄνθρακας ἀποτίθενται ἱκανῶς βεβρεγμένον τῷ μέλιτι τὸν λίθον. ὅταν δὲ μέλλῃ τρέπεσθαι ἐπὶ τὸ κιῤῥὸν ἀναιροῦνται. καὶ ἀποφυσήσαντες τὴν σποδὸν, πάλιν καίουσι διάβροχον. ἕως ἂν ψαθυρώτερος γένηται ὁμαλῶς. πολλάκις γὰρ μόνον ἐπικαίεται τὴν ἐπιφάνειαν. οὕτω δὲ ἀποκαύσαντες καὶ ξηράναντες ἀποτίθενται. ἐὰν δὲ πεπλυμένου χρεία ὑπάρχῃ, πλυτέον ὡς καδμείαν. δύναμιν δὲ ἔχει κεκαυμένος ἔτι ὠμὸς, θερμαντικήν. σμηκτικήν. ἀποκαθαρτικὴν τῶν ἐπισκοτούντων ταῖς ὄψεσι. διαφορητικήν τε ἔτι πεπτικὴν τῶν σκληρωμάτων. ἀναληφθεὶς δὲ ῥητίνῃ καταστέλλει τὰ ὑπερσαρκοῦντα μετὰ κριθῆς θερμασίας καὶ στύψεως. καλοῦσι δὲ ἔνιοι τὸν οὕτω καέντα διφρυγές.

Περὶ αἱματίτου λίθου. κεφ. ργʹ.

Αἱματίτης δὲ λίθος ἄριστός ἐστιν ὁ εὔθρυβὴς μὲν καὶ κατακορὴς ἤτοι μέλας. ἐν ἑαυτῷ δὲ σκληρὸς καὶ ὁμαλός. ἀνεπίμικτος ῥυπαρίας τινὸς ἢ διαζωμάτων. δύναμιν δὲ ἔχει στυπτικήν. θερμαντικὴν πως, καὶ λεπτυντικήν. ἔτι σμηκτικὴν οὔλων τῶν ἐν ὀφθαλμοῖς καὶ τραχωμάτων σὺν μέλιτι. σὺν δὲ γάλακτι γυναικείῳ πρὸς ὀφθαλμίας καὶ ῥήξεις. καὶ ὑφαίμους ὀφθαλμούς. πίνεται δὲ σὺν οἴνῳ πρὸς δυσουρίαν καὶ ῥοικάς, καὶ πρὸς αἵματος πτύσεις σὺν χυλῷ ῥοιᾶς. γίνεται δὲ καὶ κολλύρια ἐξ αὐτοῦ καὶ ἀκόνια πρὸς τὰ ἐν ὀφθαλμοῖς πάθη ἐπιτήδεια. καίεται δὲ ἐμφερῶς τῷ Φρυγίῳ λίθῳ τοῦ οἴνου περιῃρημένου. μέτρον δὲ ἔστω τῆς καύσεως τὸ γενέσθαι αὐτὸν μέσως κοῦφον καὶ πεπομφολυγωμένον. δολοῦσι δέ τινες τὸν προειρημένον οὕτω. λαβόντες βῶλον σχιστοῦ λίθου πυκνόν τε καὶ στρογγύλον, τοιαῦται δέ εἰσιν αἱ λεγόμεναι ῥίζαι αὐτοῦ, εἰς κεραμίαν γάστραν ἔχουσαν θερμοσποδιὰν θερμὴν ἐγκρύπτουσιν. εἶτα διαλιπόντες, μικρὸν ἀναιροῦνται. καὶ ἐπανιόντες τρίβουσι δοκιμάζοντες, εἰ τὴν τοῦ αἱματίτου χρόαν ἀπείληφε. κἂν μὲν οὕτως ἔχῃ, ἀποτίθενται. εἰ δὲ μὴ, πάλιν ἐγκρύπτουσι. συνεχῶς ἐφορῶντες καὶ δοκιμάζοντες. ἀφεθεὶς γὰρ ἐπὶ πλεῖον ἐν τῇ σποδιᾷ μεταβάλλει τῷ χρώματι. ἔπειτα διαχεῖται. ἀπελέγχεται δὲ ὁ κακοτεχνημένος πρῶτον μὲν ταῖς διαφύσεσι. ὁ μὲν γὰρ εἰς κηδόνας ἐπ' εὐθείας ἀποκλᾶται. ὁ δὲ αἱματίτης οὐχ οὕτως ἔχει ἐν τῇ χρόᾳ. ὁ μὲν γὰρ ἐξανθῆ ἀνίησιν. ὁ δὲ αἱματίτης βαθυτέραν καὶ τῷ κινναβάρει ἐοικυῖαν. εὑρίσκεται δὲ καὶ ἐν τῇ σινωπικῇ μίλτῳ. καὶ ἐκ τῆς μαγνήτιδος πέτρας καιομένης ἐφ' ἱκανὸν, κατασκευάζεται αἱματίτης. ὁ δὲ αὐτοφυὴς ἐν Αἰγύπτῳ μεταλλεύεται.

Περὶ σχιστοῦ λίθου. κεφ. ργʹ.

Σχιστὸς δὲ λίθος γεννᾶται μὲν ἐν τῇ κατὰ Ἱσπανίαν Ἰβηρίᾳ. ἄριστος δὲ εἶναι δοκεῖ ὁ παρακροκίζων τῇ χρόᾳ. εὔθρυβής τε καὶ εὔσχιστος ὡς ἐν ἑαυτῷ. ἔοικε δὲ τῆς συνθέσεως ἔγκεν καὶ τῆς ἀλληλουχίας τῶν κηδόνων αὐτοῦ ἀμμωνιακῷ ἁλί. δύναμιν δὲ τὴν αὐ-

τὴν τῷ αἱματίτῃ εἰσφέρεται. τῇ δυσχροίᾳ μόνον λειπόμενος αὐτοῦ. πληροῖ δὲ καὶ κοιλώματα γυναικείῳ διεθεὶς γάλακτι. καὶ πρὸς ῥήξεις καὶ προπτώσεις, ἔτι δὲ τραχύτητας βλεφάρων καὶ σταφυλώματα λίαν ἐνεργεῖ. Περὶ γαγάτου λίθου. κεφ. ρδ'.

Τοῦ δὲ γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλτίζοντα τῇ ὀσμῇ. μέλας δὲ κοινῶς ὑπάρχει καὶ αὐχμηρός. ἔτι δὲ πλακώδης καὶ κοῦφος ἄγαν. δύναμιν δὲ ἔχει μαλακτικὴν καὶ διαφορητικήν. ἔστι δὲ καὶ ἐπιληπτικῶν ἔλεγχος ὑποθυμιαθείς. καὶ ὑστερικὰς ἀνακαλεῖται. διώκει δὲ καὶ ἑρπετὰ θυμιαθεὶς καὶ ποδαγρικαῖς καὶ ἀκόποις μίσγνυται δυνάμεσι. γεννᾶται δὲ ἐν Κιλικίᾳ κατά τινα ποταμοῦ εἰσρυσιν εἰς θάλασσαν ἐκχεομένου. ἔστι δὲ πλησίον τῆς λεγομένης πλαγιουπόλεως. καλεῖται δὲ ὁ τόπος ἢ ὁ ποταμὸς γάγας. παρ' οὗ τῷ στόματι εὑρίσκονται οὗτοι οἱ λίθοι. Περὶ θρακίου λίθου. κεφ. ρε'.

Ὁ δὲ λεγόμενος θρακίας, γεννᾶται μὲν ἐν Σκυθίᾳ ἐν ποταμῷ τῷ λεγομένῳ πόντῳ. δύναται δὲ τὰ αὐτὰ τῷ γαγάτῃ. ἱστορεῖται δὲ ἐκκαίεσθαι μὲν αὐτὸν ὕδατι. σβέννυσθαι δὲ ὑπὸ ἐλαίου. ὅπερ καὶ ἐπὶ τῆς ἀσφάλτου γίνεται. Περὶ μαγνίτου λίθου. κεφ. ρϛ'.

Τοῦ δὲ μαγνίτου λίθου ἄριστός ἐστιν ὁ τὸν σίδηρον εὐχερῶς ἕλκων καὶ τὴν χρόαν κυανίζων. πυκνός τε καὶ οὐκ ἄγαν βαρύς. δύναμιν δὲ ἔχει πάχους ἀγωγόν. διδόμενος μετὰ μελικράτου τριωβόλου βάρος. ἔνιοι δὲ τοῦτον καίοντες ἀντὶ αἱματίτου πιπράσκουσιν.

Περὶ ἀραβικοῦ λίθου. κεφ. ρζ'.

Ὁ δὲ ἀραβικὸς λεγόμενος λίθος ἔοικεν ἐλέφαντος σπίλῳ. οὗτος λεῖος καταπλασθεὶς αἱμορροΐδας ἀποξηραίνει. ὀδόντων δὲ σμῆγμα γίνεται καυθεὶς κάλλιστον.

Περὶ γαλακτίτου λίθου. κεφ. ρθ'.

Ὁ δὲ γαλακτίτης ὠνόμασται, ἀπὸ τοῦ γαλακτῶδες ἀνιέναι. ἔστι μέντοι ἄλλως ὑπότεφρος τὴν χρόαν. γλυκὺς πρὸς τὴν γεῦσιν. ἁρμόζει δὲ πρὸς ὀφθαλμῶν ῥεύματα καὶ ἕλκη ἐγχριόμενος. δεῖ δὲ τρίψαντας αὐτὸν ὕδατι ἀποτίθεσθαι ἐν πυξίδι μολιβδίνῃ, διὰ τὸ περὶ αὐτὸν κολλῶδες. Περὶ μελιτίτου λίθου. κεφ. ρι'.

Ὁ δὲ μελιτίτης κατὰ πάντα ἔοικε τῷ γαλακτίτῃ. διαφέρων ἐν τῷ γλυκύτερον ἀνιέναι τὸν χυλόν. ποιεῖ δὲ πρὸς ἃ καὶ ὁ γαλακτίτης. Περὶ μορόχθου λίθου. κεφ. ρια'.

Λίθος μόροχθος ὃν ἔνιοι γαλαξίαν ἢ λευκογραφίδα ἐκάλεσαν, ἐν Αἰγύπτῳ γεννᾶται. ᾧ οἱ ὀθονοποιοὶ πρὸς λεύκωσιν τῶν ἱματίων χρῶνται μαλακῷ καὶ εὐανέτῳ ὄντι. δοκεῖ δὲ παρεμπλάσειν, ἁρμόζων ἐπὶ αἱμοπτοϊκῶν. καὶ κοιλιακῶν καὶ κύστεων ἀλγήματα σὺν ὕδατι πινόμενος. καὶ ῥοικαῖς ὁμοίως. καὶ ἐν προσθέματι. εἴς τε τὰ μαλακὰ ὀφθαλμικὰ μίσγνυται. πληροῖ γὰρ κοιλώματα. καὶ ῥεύματα ἵστησι. σὺν δὲ κηρωτῇ ἀναληφθείς, τὰ τρυφερὰ τῶν ἑλκῶν ἀπουλοῖ. Περὶ ἀλαβαστρίτου λίθου. κεφ. ριβ'.

Λίθος ἀλαβαστρίτης ὁ καλούμενος ὄνυξ. ἀναληφθεὶς κεκαυμένος ῥητίνῃ ἢ πίσσῃ, διαφορεῖ σκληρίας. στομάχου δὲ ἀλγήματα μετὰ κηρωτῆς παρηγορεῖ. στέλλει δὲ καὶ οὖλα.

Περὶ θυΐτου λίθου. κεφ. ριγ'.

Λίθος ὁ καλούμενος θυΐτης. γεννᾶται μὲν ἐν τῇ Αἰθιοπίᾳ. ἔστι δὲ ὑπόχλωρος. ἰασπίζων. ἐν δὲ τῷ ἀνίεσθαι γαλακτώδης φαινόμενος. ἀναδάκνων σφοδρῶς. δύναμιν δὲ ἔχει ἀποκαθαρτικὴν τῶν ταῖς κόραις ἐπισκοτούντων. Περὶ ἰουδαϊκοῦ λίθου. κεφ. ριδ'.

Ὁ δὲ ἰουδαϊκὸς λίθος γεννᾶται μὲν ἐν τῇ Ἰουδαίᾳ. τῷ σχήματι βαλανοειδής. λευκός. εὔρυθμος ἱκανῶς. ἔχων καὶ γραμμὰς παραλλήλους ὡς ἀπὸ τόρνου. ἀνιέμενος δὲ ἐστὶν ἄποιος

ἐν τῇ γεύσει. δύναται δὲ ἐρεβινθιαῖον μέγεθος διεθὲν ὡς κολλύριον ἐπὶ ἀκόνης σὺν ὕδατος θερμοῦ κυάθοις τρισὶ καὶ ποθὲν δυσουρίαις βοηθεῖν. καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν. Περὶ ἀμιάντου λίθου. κεφ. ριε'.

Λίθος ἀμίαντος. γεννᾶται μὲν ἐν Κύπρῳ στυπτηρίᾳ σχιστῇ ἐοικώς. ὃν ἐργαζόμενοι ὑφάσματα ποιοῦσιν ἐξ αὐτοῦ ὄντος ἱμαντώδους πρὸς θέαν. ἃ βληθέντα εἰς πῦρ φλογοῦνται μὲν, λαμπρότερα δὲ ἐξέρχονται μὴ κατακαιόμενα. Περὶ σαπφείρου λίθου. κεφ. ρις'.

Λίθος σάπφειρος δοκεῖ ὠφελεῖν σκορπιοπλήκτους πινόμενος. πίνεται δὲ καὶ πρὸς τὰς ἐντὸς ἑλκώσεις. καὶ πρὸς τὰς ἐν τοῖς ὀφθαλμοῖς δὲ ὑπεροχάς. καὶ σταφυλώματα καὶ φλυκταίνας στέλλει. καὶ τὰς ῥήξεις τῶν ὑμένων συνάγει. Περὶ μεμφίτου λίθου. ριζ'.

Λίθος μεμφίτης. εὑρίσκεται ἐν Αἰγύπτῳ κατὰ Μέμφιν. ἔχων ψηφίδων μέγεθος. λιπαρὸς καὶ ποικίλος. οὗτος ἱστορεῖται καταχρισθεὶς λεῖος ἐπὶ τῶν μελλόντων τέμνεσθαι ἢ καίεσθαι τόπων, ἀναισθησίαν ἀκίνδυνον ἐπιφέρειν. Περὶ σεληνίτου λίθου. κεφ. ριη'.

Λίθος σεληνίτης, ὅν τινες ἀφροσέληνον ἐκάλεσαν διὰ τὸ εὑρίσκεσθαι αὐτὸν νυκτὸς μέσον ἐν τῇ τῆς σελήνης παραυξήσει. γεννᾶται δὲ ἐν Ἀραβίᾳ, λευκός. διαυγής. κοῦφος. τοῦτον ὑποξύσαντες, διδόασι πόμα ἐπιληπτικοῖς. καὶ ἀντὶ φυλακτηρίου δὲ περιάμματι αὐτῷ αἱ γυναῖκες χρῶνται. δοκεῖ δὲ καὶ δένδρεσι προσδεθείς, καρποτρόφος εἶναι.

Περὶ ἰάσπιδος λίθου. κεφ. ριθ'.

Λίθος ἴασπις. ὁ μέν τίς ἐστι σμαραγδίζων. ὁ δὲ κρυσταλλώδης. ἐοικὼς φλέγματι. ὁ δὲ ἀερίζων. ὁ δὲ καπνίας, ὡς περεὶ κεκαπνισμένος. ὁ δέ τις καὶ διαφύσεις ἔχων διαλεύκους καὶ ἀποστιλβούσας ἀσσύριος καλούμενος. ὁ δέ τις τερεβινθίζων λέγεται. καλαΐνῳ χρώματι προσόμοιος. λέγονται δὲ πάντες εἶναι φυλακτήρια περίαπτα καὶ ὠκυτόκια μηρῷ περιαπτόμενα. Περὶ ἀετίτου λίθου. κεφ. ρκ'.

Ἀετίτης λίθος ὁ ἐν τῷ κινεῖσθαι ἦχον ἀποτελῶν. ὡς ἑτέρου ἐγκύμων λίθου ὑπάρχων κατόχιον ἐμβρύων ἐστίν. ὅταν ὀλισθηραὶ ὦσιν αἱ μῆτραι, περιαπτόμενοι ἀριστερῷ βραχίονι. ἐν δὲ τῷ καιρῷ τῆς ἀποτέξεως, ἄρας ἐκ τοῦ βραχίονος, περίαπτε τῷ μηρῷ. καὶ ἐκτὸς ὠδίνων τέξεται. ἔστι δὲ καὶ κλεπτῶν ἔλεγχος. εἰ ἐπιθείη τις εἰς τὸν προσφερόμενον ἄρτον. ὁ γὰρ κλέψας οὐκ ἂν δυνηθείη καταπιεῖν τὰ μασηθέντα. φασὶ δὲ ὅτι καὶ συνεψόμενος ὁ ἀετίτης τοῖς ἐδέσμασι, κλεπτῶν ἔλεγχος γίνεται. οὐ γὰρ δυνήσεται ὁ κλέψας καταπιεῖν τὰ συνεψόμενα αὐτῷ. λειωθεὶς δὲ καὶ ἀναλαμβανόμενος κηρωτῇ σκευασθείσῃ διὰ κυπρίνου ἢ γλευκίνου ἤ τινος ἑτέρου τῶν θερμαινόντων, ὀνίνησι μεγάλως ἐπιληπτικούς. Περὶ ὀφίτου λίθου. κεφ. ρκα'.

Λίθος ὀφίτης. ὁ μέν τίς ἐστι βαρύοσμος καὶ μέλας. ὁ δὲ, σποδοειδὴς τὴν χρόαν καὶ κατεστιγμένος. ὁ δέ τις γραμμὰς ἔχων λευκάς. πάντες δὲ εὐχρηστοῦσι περιαπτόμενοι ἐπὶ ὀφιοδήκτων καὶ κεφαλαλγούντων. ὁ δὲ τὰς γραμμὰς ἔχων, ἰδίως ἱστορεῖται ληθάργῳ καὶ κεφαλαλγίαις βοηθεῖν. Περὶ τῶν ἐν τοῖς σπόγγοις λίθων. κεφ. ρκβ'.

Λίθοι οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι, σὺν οἴνῳ ποθέντες τοὺς ἐν κύστει λίθους θρύπτουσιν. Περὶ λιθοκόλλης. κεφ. ρκγ'.

Ἡ δὲ λιθοκόλλα μῖγμα οὖσα μαρμάρου ἢ λίθου παρίου καὶ ταυροκόλλης, δύναται διὰ μηλωτίδος πεπυρωμένης, τρίχας ἀνακολλᾶν τὰς ἐν ὀφθαλμοῖς. Περὶ ὀστρακίτου λίθου. κεφ. ρκδ'. Λίθος ὀστρακίτης ὅμοιός ἐστιν ὀστράκῳ. πλακώδης καὶ εὔσχιστος. ᾧ χρῶνται

αὐτῇ κισσήρεως πρὸς τριχῶν ἄρσιν αἱ γυναῖκες. ἴσχει δὲ καὶ καταμήνια πινόμενος σὺν οἴνῳ ∠ α΄ πλῆθος. δυοῖν ∠ βάρος ἐὰν πίνητις ἐφ' ἡμέρας δ΄ μετὰ τὴν ἄφεδρον, ἀσυλληψίαν ποιεῖ. σὺν μέλιτι δὲ ἐπιτιθέμενος, φλεγμαίνοντας μαστοὺς παρηγορεῖ καὶ νομὰς ἵστησι.

Περὶ σμύριδος. κεφ. ρκε΄.

Σμύρις λίθος ἐστὶν ἐξ ἧς τὰς ψήφους οἱ δακτυλογλύφοι σμήχουσι, χρήσιμη εἰς σηπτικὰς καὶ καυστικάς. καὶ πρὸς οὔλων πλαδῶν καὶ ὀδόντων σμῆξιν.

Περὶ ἄμμου. κεφ. ρκς΄.

Ἄμμος ἡ παρὰ τοῖς αἰγιαλοῖς πυρωθεῖσα ὑπὸ τοῦ ἡλίου, ἐξικμάζει τὰ ὑδερώδη σώματα περιχωννύμενα δίχα κεφαλῆς. φώγνυνται δὲ καὶ εἰς τὰς ξηρὰς πυρίας ἀντὶ κέγχρου ἢ ἁλῶν.

Περὶ ἀκόνης. κεφ. ρκζ΄.

Ἀκόνης ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου ἐγχρισθέν, ἀλωπεκίας τριχοῖ. καὶ μαστοὺς παρθένων κωλύει αὔξεσθαι. ποθὲν δὲ μετ' ὄξους, σπλῆνα τήκει καὶ ἐπιληπτικοὺς ὠφελεῖ.

Περὶ λίθου γεώδους. κεφ. ρκη΄.

Λίθος γεώδης στύφει. ξηραίνει. ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα τοῖς ὀφθαλμοῖς. καταχρισθεῖσα δὲ μεθ' ὕδατος, μαστῶν καὶ ὄρχεων παύει φλεγμονάς.

Περὶ γῆς. κεφ. ρκθ΄.

Γῆ πᾶσα ἡ πίπτουσα εἰς ἰατρικὴν χρῆσιν, τὴν μὲν ἀνωτάτω δύναμιν ἔχει τὸ ψύχουσαν καὶ παρεμπλάσσουσαν. κατ' εἶδος δὲ διαφέρει. ἄλλης εἰς ἄλλα μετά τινος σκευασίας χρησιμευούσης.

Περὶ ἐρετριάδος γῆς. κεφ. ρλ΄.

Τῆς ἐρετριάδος γῆς, ἡ μέν ἐστι λευκὴ ἐπιτεταμένως· ἡ δέ, σποδοειδής. ἀρίστη δὲ ὑπάρχει ἡ τῇ χρόᾳ σποδίζουσα καὶ μαλακὴ ἄγαν. πρός τε χαλκώματα ἑλκυσθεῖσα γραμμὴν ἰώδη ἀποφερομένη. πλύνεται δὲ ὡς ψιμμύθιον. ἢ οὕτω. λεάνας αὐτῆς ὅσον ἂν θέλῃς κατ' ἰδίαν τε καὶ σὺν ὕδατι, ἔασον καταστῆναι. εἶτα τὸ μὲν ὑγρὸν ἐλαφρῶς ἀπήθησον. τὴν δὲ γῆν ἐν ἡλίῳ ξηράνας, πάλιν τρῖβε ὅλης ἡμέρας ἐπιδοὺς ὕδωρ. ἑσπέρας δὲ ἐάσας ὑποστῆναι, περὶ τὸν ὄρθρον ἀπήθησον. καὶ λεάνας ἐν ἡλίῳ τροχίσκους ἀνάπλασσε ὡς δυνατόν. ἐὰν δὲ καὶ ὀπτημένης χρεία ὑπάρχῃ, λαβὼν ἐρεβινθιαῖα μεγέθη τῆς γῆς, δὸς εἰς ἀγγεῖον κεραμεοῦν κατατετρημένον. πωμάσας τε τὸ στόμα ἐπιμελῶς, θὲς εἰς διάπυρον ἄνθρακα καὶ ῥίπιζε συνεχῶς. ὅτε δὲ ἡ σποδὸς αἰθαλώδης ἤτοι ἀερώδης μᾶλλον γένηται τὴν χρόαν, ἀνελόμενος ἀπόθου. δύναμιν δὲ ἔχει στυπτικὴν καὶ ψυκτικὴν κούφως μαλακτικὴν καὶ κοιλωμάτων πληρωτικήν. καὶ ἐναίμων κολλητικήν.

Περὶ σαμίας γῆς. κεφ. ρλα΄.

Τῆς δὲ σαμίας γῆς τὴν ἄγαν λευκὴν προκριτέον καὶ ἐλαφράν. καὶ ἐν τῷ θιγεῖν τὴν γλῶσσαν, κρατουμένην ἐχεκόλλως, ἔπιτε εὔχυλον καὶ μαλακὴν καὶ θρυβῆ οἷα ἐστὶν ἥν τινες κολλύριον ἐκάλεσαν καὶ καλοῦσιν. ἔστι δὲ αὐτῆς δύο εἴδη. τό, τε προειρημένον, καὶ ὁ καλούμενος ἀστήρ. πλακώδης ὢν καὶ πυκνὸς ὡς ἀκόνη. δύναμιν δὲ ἔχει καὶ καῦσιν καὶ πλύσιν ἐμφερῆ ἐρετριάδι. ἵστησι δὲ αἵματος ἀναγωγήν. καὶ ῥοϊκαῖς δίδοται γυναιξὶ σὺν βαλαυστίῳ καὶ ὄρχεων καὶ μαστῶν φλεγμονὰς καταχριομένη σὺν ὕδατι καὶ ῥοδίνῳ. στέλλει καὶ ἱδρῶτας. καὶ θηριοδήκτοις καὶ θανασίμοις ἀρήγει σὺν ὕδατι πινομένη.

Περὶ τοῦ ἐν σάμῳ λίθου. κεφ. ρλβ΄.

Εὑρίσκεται δέ τις ἐν τῇ σαμίᾳ γῇ λίθος, ᾧ οἱ χρυσοχόοι χρῶνται πρὸς τὸ λεαίνειν καὶ στιλβοῦν. διαφέρει δὲ ὁ λευκὸς καὶ στιβαρός. δύναμιν δὲ ἔχει στυπτικήν. ψυκτικήν. ὠφελῶν στομαχικοὺς ἐν ποτῷ. ἀμβλυντικὴν τοῖς αἰσθητηρίοις. ποιεῖ πρὸς τὰ ἐν ὀφθαλμοῖς ῥεύματα καὶ ἕλκη σὺν γάλακτι. δοκεῖ δὲ καὶ ὠκυτόκιος εἶναι καὶ φυλακτήριος τῶν συνειληφυιῶν περιαπτόμενος.

Περὶ χίας γῆς. κεφ. ρλγ΄.

Καὶ τῆς χίας δὲ τὴν λευκὴν καὶ ὑπότεφρον παραληπτέον καὶ τῇ σαμίᾳ ἐμφερῆ. πλακώδης δέ ἐστι καὶ λευ-

κή. τοῖς δὲ σχήμασι τῆς ἀναπλάσεως διαφέρουσα. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ σαμίᾳ. πιτανὸν δὲ καὶ στίλβον· ἔτι δὲ εὔχροον τὸ πρόσωπον καὶ ὅλον τὸ σῶμα ἀποτελεῖ. σμήχει δὲ ἀντὶ νίτρου ἐν βαλανείῳ.

Περὶ σελινουσίας γῆς. κεφ. ρλδʹ.

Τὰ αὐτὰ δὲ ποιεῖ καὶ ἡ σελινουσία γῆ. ἀρίστη δέ ἐστιν ἡ ἄγαν στίλβουσα καὶ λευκή. εὔθρυβής δὲ καὶ τάχεως ἄγαν χυλουμένη ἐπειδὰν ὑγρὸν λάβῃ.

Περὶ κιμωλίας γῆς. κεφ. ρλεʹ.

Τῆς δὲ κιμωλίας ἡ μέν ἐστι λευκή. ἡ δὲ ἐμπόρφυρος. καὶ λιπαρίαν τινὰ ἔμφυτον κεκτημένη. πρός τε τὴν ἁφὴν κατάψυχρος· ἣν ἀρίστην ἡγητέον. ἑκάτεραι δὲ διαφοροῦσιν ὄξει διειμέναι, παρωτίδας καὶ τὰ ἄλλα φύματα. πρός τε τὰ πυρίκαυτα ποιοῦσιν ἐπιχριόμεναι παραχρῆμα. ὥστε ἀφλυκταίνωτα διατηρεῖν τὰ πεπονθότα μέρη. καταστέλλουσι δὲ καὶ διδύμων σκληρίας καὶ φλεγμονὰς τὰς περὶ ὅλον τὸ σῶμα. ἔτι δὲ ἐρυσιπέλασιν ἐνίστανται. καθόλου δὲ πολύχρηστοι εἰσὶν αἱ γνήσιοι ἐὰν μὴ νόθοι παραλαμβάνωνται.

Περὶ πνιγίτιδος γῆς. κεφ. ρλςʹ.

Ἡ δὲ λεγομένη πνιγῖτις γῆ, τῇ χρόᾳ ἔοικε πως τῇ ἐρετριάδι. ἔστι δὲ ἀδρόβωλος. ψυκτικὴ πρὸς τὰς τῶν χειρῶν ἐπιβολάς. τῇ τε γλώσσῃ μάλιστα κολλᾶται ὡς ἐκκρεμᾶσθαι. δύναμιν δὲ τὴν αὐτὴν ἔχει τῇ κιμωλίᾳ· βραχὺ τῆς εὐτονίας ὑστεροῦσα. ταύτην ἀντὶ ἐρετριάδος τινὲς πιπράσκουσι.

Περὶ ὀστράκων. κεφ. ρλζʹ.

Ὄστρακα δὲ τὰ ἐξ ἰπνῶν τὰ λίαν κατοπτά, ἐσχαρωτικά. ὅθεν ἐπιχριόμενα σὺν ὄξει, κνησμοὺς καὶ ἐξανθήματα ἰᾶται. καὶ ποδαγρικοὺς ὠφελεῖ. ἀναληφθέντα τε κηρωτῇ χοιράδας διαφορεῖ.

Περὶ τῆς ἐκ τῶν καμίνων γῆς. κεφ. ρληʹ.

Καὶ ἡ ἐκ τῶν καμίνων δὲ κατοπτὸς γῆ πυρρά, τὴν αὐτὴν ἔχει δύναμιν τοῖς ὀστράκοις.

Περὶ μηλίας γῆς. κεφ. ρλθʹ.

Ἡ δὲ μηλία τὴν μὲν χρόαν καὶ αὐτή ἐστιν ἐμφερὴς ἐρετριάδι τῇ σποδοειδεῖ. ἔντραχυς δὲ καὶ παραψωμένη τοῖς δακτύλοις, ὡς ψιθυρισμόν τινα ἀποτελεῖν ὅμοιον ψωχομένῃ κισσήρει. τῇ δὲ δυνάμει στυπτηριώδης ἐστίν. αὐχμὴ δὲ μᾶλλον ὃ δὴ καὶ διὰ τῆς γεύσεως ἐμφαίνει. ἀναξηραίνει δὲ καὶ τὴν γλῶσσαν πραέως. δύναται δὲ καθαρὸν καὶ εὔχροον ἀποτελεῖν τὸ σῶμα. λεπτύνει δὲ καὶ τὰς τρίχας καὶ ἀλφοὺς καὶ λέπρας σμήχει. χρησιμεύει δὲ καὶ ζωγράφοις πρὸς πλείονα παραμονὴν χρωμάτων. καὶ χλωραῖς δυνάμεσι συνεργεῖ. καὶ ταύτης δὲ κοινῶς ἁπάσης γῆς τὴν ἄλιθον ἐκλεκτέον καὶ πρόσφατον. μαλακήν τε καὶ εὔθρυβῆ. καὶ εὔλυτον ὅταν ὑγροῦ θίγῃ.

Περὶ ἀμπελίτιδος γῆς. κεφ. ρμʹ.

Τῆς δὲ ἀμπελίτιδος γῆς ἥν τινες φαρμακῖτιν καλοῦσι γεννωμένης ἐν σελευκείᾳ τῇ κατὰ συρίαν, τὴν μέλαιναν προκριτέον, καὶ πευκίνοις ἄνθραξι μικροῖς ἐμφερῆ ἐστίν. ὑποπλαδαρώδης τε καὶ στίλβουσα ἴσως. ἔτι δὲ οὐδὲ βραδέως τηκομένη. ὅταν λειανθεῖσα ἐπιχυθῇ ποσῶς ἐλαίου· τὴν δὲ λευκὴν καὶ τεφρώδη καὶ ἄτηκτον, φαύλην ἡγητέον. δύναμιν δὲ ἔχει διαχυτικὴν καὶ ψυκτικήν· παραλαμβάνεται δὲ καὶ πρὸς καλλιβλέφαρα καὶ βαφὰς τριχῶν. καὶ τὰς τῶν ἀμπέλων χρίσεις πρὸς τὴν τῆς ἐκβλαστήσεως ὥραν, κτείνουσα τοὺς ἐπιγινομένους σκώληκας.

Περὶ ἀσβόλης. κεφ. ρμαʹ.

Ἀσβόλη ᾗ οἱ ζωγράφοι χρῶνται, λαμβάνεται μὲν ἐκ τῶν ὑελουργῶν. διαφέρει γὰρ αὕτη. δύναμιν δὲ ἔχει σηπτικήν. στυπτικήν. ἀπουλοῖ δὲ καὶ κατάγματα σὺν ῥοδίνῃ κηρωτῇ.

Περὶ μέλανος. κεφ. ρμβʹ.

Μέλαν ᾧ γράφομεν, συνάγεται ἐκ λιγνύος συναγομένης ἐκ δᾳδίων. μίσγονται δὲ πρὸς

τὴν λίτραν τοῦ κόμμεως οὐγγίας τρεῖς λιγνύος. σκευάζεται δὲ καὶ ἀπὸ τῆς ῥητίνης λιγνύος καὶ τῆς προειρημένης ζωγραφικῆς ἀσβόλης. δεῖ δὲ τῆς μὲν ἀσβόλης μνᾶν μίαν λαμβάνειν. κόμμεως δὲ λίτραν μίαν ἥμισυ. ταυροκόλλης οὐγγίας μίαν ἥμισυ χαλκάνθου οὐγγίας μίαν ἥμισυ. ἁρμόζει δὲ εἴς τε σηπτὰς καὶ πυρίκαυστα. καταχριόμενον μεθ' ὕδατος παχύ. καὶ ἐώμενον ἄχρις ἀπολύσεως. ἀποπίπτει γὰρ αὐτόματον ὑγιασθέντων τῶν ἑλκῶν. Καὶ δὴ σχεδὸν ἐφ' ὅσον ἱκανὸν ἐδόξαμεν ὦ φίλτατε Ἄρειε ἅμα εἶναι καὶ μήκους συντάξεως, καὶ πλήθους ὕλης τε καὶ βοηθημάτων ταμιεύσασθαι, ἅλις ἔχει.

Τέλος.

ΠΕΔΑΚΙΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ ἈΝΑΖΑΡΒΕΩΣ ΠΕΡῚ ΔΗΛΗΤΗΡΙΩΝ ΦΑΡΜΑΚΩΝ ΚΑῚ ΤῆΣ ΑΥΤΩΝ ΠΡΟΦΥΛΑΚῆΣ ΒΙΒΛΙΟΝ ἝΚΤΟΝ.

Προδόντες ἐν τοῖς προγραφεῖσι βιβλίοις φίλτατε Ἄρειε, τὸν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ τῶν ἐξ αὐτῶν καρπῶν καὶ δακρύων, ἔτι τε ζώων καὶ μέλιτος, καὶ γάλακτος καὶ στέατος, καὶ τῶν λεγομένων σιτηρῶν καὶ λαχάνων, ἔτι τε τὸν σύμπαντα περὶ ῥιζῶν καὶ βοτανῶν καὶ χυλισμάτων καὶ οἴνων καὶ μεταλλικῶν λόγον, ἐν τούτῳ τελευταίῳ ὑπάρχοντι τῆς ὅλης πραγματείας καταλεξόμεθα, περὶ τῶν ὠφελεῖν ἡμᾶς ἢ βλάπτειν δυναμένων φαρμάκων ἐνεργείας. παραιτησάμενοι οὖν τὴν πολυλογίαν, ἐπάνειμι ἐπὶ τὸ προκείμενον. μεριζομένου δὲ τοῦ τοιούτου διχῆ, εἴς τε προφυλακὴν τοῦ μηδὲ τὴν ἀρχὴν λαθεῖν, ἢ εἰ καί ποτε λάθοι διδόμενα, ἀνενέργητα γίνεσθαι, καὶ εἰς τὸ βοηθηματικὸν τῶν πεπτωκότων, πρῶτον δίειμι περὶ τοῦ προφυλακτικοῦ τρόπου, δυσχεροῦς ὄντος ὡς οἱ ἀρχαῖοι ὑπέλαβον. διὰ τὸ τοὺς λάθρα διδόντας οὕτω μηχανᾶσθαι ὡς καὶ τοὺς ἐμπειροτάτους ἐξαπατᾶν. τὰς μὲν γὰρ πικρίας ἐξαιροῦνται τῶν φθαρτικῶν φαρμάκων ταῖς μισγομέναις γλυκύτησι. τὰς δὲ δυσωδίας ταῖς τῶν ἀρωμάτων καταμίξεσιν ἢ ταῖς τῶν ὑλῶν ἐπωφελεῖν δοκουσῶν προσφέρεσθαι. μάλιστα δ' ἐν ταῖς ἀσθενείαις ὡς ἀψινθίῳ ἢ τραγοριγάνῳ ἢ ὑσσώπῳ ἢ θύμβρᾳ. θύμῳ τε καὶ ὀριγάνῳ ἢ ἀβροτόνῳ. ἴρι δὲ ἢ καστορίῳ. καὶ ἔτι δοκεῖ κατάλληλον τοῖς καταργουμένοις φαρμάκοις ἔχειν ποιότητα. ἐπεὶ δὲ τῶν πινομένων ἐν οἴνοις σκληροῖς ἢ ζωμοῖς. ἢ ἐν γλυκεῖ. ἢ ἐν μελικράτῳ. ἢ ἐν γλεύκει. ἢ ἐν χυλοῖς. ἢ φακῷ. ἢ ἐν ἀλφίτοις. ἢ ἐν φαρμάκοις ἢ ἐν ἄλλοις τισὶ τῶν προσφερομένων συναποποιοῦντες. ὅθεν τὸν ὑποπτεύοντα δεῖ παραιτεῖσθαι τὰ κατηρτισμένα τῶν ἐδεσμάτων. καὶ πᾶσαν ἐπιτεταμένην ποιότητα γεύσεων, ὅσαι εἰσὶ διὰ τῶν γλυκέων ἢ ἁλυκῶν ἢ ὀξέων διαφυλάττεσθαι καὶ τοὺς δεδιψηκότας ἢ πεινῶντας δι' ἐπιτάσεως, μὴ ἀθρόως πίνειν ἢ ἐσθίειν προσέχοντας τῇ ποιότητι τούτων. μάλιστα δὲ ψυχρὸν ὕδωρ προλαμβάνειν πίνοντας. ἀποπλη-

ῥωσθείσης γὰρ τῆς ὀρέξεως, ἀπεπτότεραι γίνονται τὸ λοιπὸν αἱ ποιότητες. καὶ ἐπὶ μὲν τῶν ἀσθενούντων, καλῶς παραιτούμεθα τὰς παρὰ τῆς ἐπωφελείας δίδοσθαι φαρμάκων πόσεις. ἃς εἰσφέρουσιν οἱ κακουργοῦντες τὰ δηλητήρια. ὥστε διὰ τοῦτο δυσεπιχείρητους γίνεσθαι τοὺς νοσοῦντας. καὶ ἡ μὲν πρὸς τὸ μὴ εὐχερῶς ἁλίσκεσθαι πλανωμένους ἔφοδος, αὕτη. ἑτέρα δὲ ἥτις ἐστὶν ἀνυσιμωτέρα, δεῖ τοὺς ὑποπτεύοντάς τι τοιοῦτον, προλαμβάνειν τι. καὶ ἀδύνατα κατασκευάζειν τὰ φάρμακα. ὥσπερ τὰς ἰσχάδας μασωμένους μετὰ βασιλικῶν καρύων, καὶ τὰ καλούμενα δὲ κεδρόμηλα, βουνιάδος τε σπέρματος ὁλκὴν μετ' οἴνου, ἢ καλαμίνθης τῶν φύλλων ὁμοίως, ἢ μίλτου τῆς καλουμένης λημνίας σφραγῖδος, τὸ αὐτὸ πλῆθος σὺν οἴνῳ, ἢ πηγάνου φύλλα καὶ καρύων βασιλικῶν τὸ ἐντὸς, ἢ ἁλῶν χόνδρον καὶ ἰσχάδας δύο νήστεις προσφερέσθωσαν. καὶ ὑπ' οὐδενὸς ὁποίου βλαβήσονται φαρμάκου. καὶ ἀντίδοτοι δὲ προσλαμβανόμεναι μετ' οἴνου τὸ αὐτὸ ποιοῦσιν. ὧν ἐστιν ἡ διὰ τοῦ σκίγκου, καὶ ἡ διὰ τῶν αἱμάτων καὶ ἡ καλουμένη μεγάλη μιθριδάτειος. ἀντιπράττουσι δὲ πολλάκις αἱ ἰδιοσυγκρίσεις σωμάτων αἱ προδιαθέσεις, διά τινας βρωμάτων ἢ πομάτων ποιότητας. ἢ πλῆθος οἴνου. ἐκλύουσι γὰρ τὰς ἐνεργείας τῶν ἐπεισαχθέντων φαρμάκων. καὶ τὴν ἀνάδοσιν αὐτῶν κωλύουσι προπεπληρωμένων τῶν πόρων ὑπὸ τῆς προληφθείσης τροφῆς. ἐπειδὴ δὲ καὶ περιστάσεις τινὲς ἐν ἀποδημίᾳ δίχα ἐπιβουλῆς πολλάκις ἐπιφέρουσιν ὁμοίους κινδύνους, ἀναγκαῖον ὑπολαμβάνω καὶ περὶ τούτου διαλαβεῖν. δεήσει γὰρ πρῶτον μὲν ἐν ὑπαίθροις τόποις, ὡς δυνατὸν ἐσθίειν. καὶ ἑτοιμάζειν τὰ πρὸς βρῶσιν καὶ πόσιν. δεύτερον δὲ ἐν ὑπερῴῳ ἐπιμελῶς καταμανθάνειν τὰς ὀροφάς. πολλάκις γὰρ ἐκ τῶν ὑπερκειμένων πίπτει ζωΰφια φθοροποιά, ὥσπερ φαλάγγια. καὶ ἄλλα τινὰ ἑρπετά. καὶ ὁ καλούμενος ἀσκαλαβώτης. καὶ τοῖς ἐπιχέουσι δὲ τὸν οἶνον ἀγγείοις ἐναργῶς καὶ ἐπιμελῶς προσέχειν δεῖ. ἕλκεται γὰρ ὑπὸ τῆς ὀσμῆς τοῦ οἴνου τὰ ἑρπετά. ἅ τινα πολλάκις πίνοντα μὲν, τὸν ἰὸν ἀπήμεσαν. ἐμπεσόντα δὲ ἀπέθανον. καὶ ἀπωλείας ἐγένοντο αἴτια τοῖς προσενεγκαμένοις. πρὸς μὲν τὸ ἀνεπιβούλευτον εἶναι καὶ προφυλάσσεσθαι, ταῦτα εἰρήσθω. εἰ δέ τινες ἑκουσίᾳ γνώμῃ προσενέγκοιντο, ἢ καὶ ἐξ ἐπιβουλῆς τινων λάβοιεν, δεήσει μηδὲν ἀναβαλλομένους βοηθεῖν. εἰς γὰρ τὸ περιμένειν τὰ παρακολουθοῦντα σημεῖα ἑκάστου τῶν φαρμάκων ἀνίατόν ἐστι, δυσβοηθήτων αὐτῶν διὰ τὸν χρόνον γινομένων. ἐὰν μὲν οὖν οἱ προσενεγκάμενοι νοήσαντες ὁμολογήσωσι τὸ ποθὲν φάρμακον, ἢ τινὲς τῶν συμπαρόντων, παραχρῆμα ἐλθόντες ἐπὶ τὰ κατάλληλα βοηθήματα, ῥᾳδίως εἰς τὸ κατὰ φύσιν οἰκεῖον ἄξομεν αὐτοὺς κατάστημα. οὐ συγκατατιθέμενοι τοῖς λέγουσιν ἐπὶ τούτων κατὰ πᾶν ἀθεράπευτα γίνεσθαι. πῶς γὰρ τὰ μὲν ὑπὸ τῶν ἐν τῷ σώματι γινομένων αἰτίων πάθη, θεραπείαν ἐπιδέχεται. τὰ δὲ ὑπὸ τῶν ἔξωθεν συμπίπτοντα φαρμάκων ἀθεράπευτα τυγχάνει. ὁμοίως γὰρ πάντα τὰ περὶ τὰ σώματα γινόμενα νοσήματα, θεραπευτά τε καὶ ἀθεράπευτα, κατὰ τὰ μεγέθη τῶν προσπιπτόντων αἰτίων, καὶ τὰς προδιαθέσεις καὶ ἐπιτηδειότητας τῶν σωμάτων. εἰ δέ τινες αὐτῶν καταληφθέντες ἀφωνίαις ἢ παροινίαις, ἢ ἄλλως διὰ τὸ μὴ βούλεσθαι ἐξαγγέλλειν αὐτὸ, ἀσύμφανὲς ἡμῖν ποιοῦσι τὸ φάρμακον, τότε δεῖ ταχέως ἔρχεσθαι ἐπὶ τὰ κοινῶς ἁρμόττοντα τοῖς οἱονδήποτε φάρμακον πεπωκόσιν. οὐδὲν δὲ δύναται κοινότερον βοήθημα δίδο-

σθαι, τῷ τὸ δοθὲν φάρμακον πρὸ τοῦ ἐνισχῦσαι. διὰ τῶν ἐγγίστα τόπων κενοῦν εἰς τὸ ἐκτός. ὅθεν μηδὲν ἀναβαλλομένους προσφέρειν δεῖ ἔλαιον θερμόν. ἢ κατ᾽ ἰδίαν ἢ μεθ᾽ ὕδατος ἐμεῖν ἀναγκάζοντας. εἰ δὲ μὴ παρείη ἔλαιον τῶν τόπων μὴ φερόντων, βούτυρον ἀντὶ ἐλαίου μεθ᾽ ὕδατος θερμοῦ ἢ μαλάχης. ἢ λινοσπέρμου ἢ τράγου. ἢ τήλεως ἢ κνίδης σπέρματος. ἢ χόνδρου ἀφεψήματος. οὐ μόνον γὰρ κενώσει ταῦτα διὰ τῶν ἐμέτων δυσχερῶς χαλασμὸν καὶ ναυτίαν ἐμποιοῦντα, ἀλλὰ καὶ ὑπάξει τὴν κοιλίαν. καὶ ἐναντιωθήσεται τῇ κενώσει τῶν σωμάτων, ἀμβλυντικὰ τῶν δριμυτήτων καθεστῶτα. ἔστι δὲ ἐναργῶς καταλαβέσθαι τοῦτο. εἰ γάρ τις ἑλκῶσαι προαιρούμενος διὰ ἀσβέστου, ἢ τρυγὸς ἢ κανθαρίδος ἢ τινος ἄλλου δριμέος, τὸ σῶμα ὑποχρίσει ἐλαίῳ, οὐχ ἑλκωθήσεται ὑπὸ τούτου. καὶ μὴν οὐδ᾽ εἴ τις στύψαι θελήσει ἰσχυρῶς ἢ ψύξαι, δύναται προλιπαίνων. ἔτι μὴν ἔμετος οὐ μόνον καθὸ κενοῖ καὶ ἀποκρίνει τὸ βλαπτὸν ὠφελεῖ, ἀλλ᾽ ὅτι καὶ δείκνυσι τὸ ληφθὲν ἐνίοτε, ἔκ τε ὀσμῆς ἢ θρόμβων ἢ χρώματός τινος. ἐκ μὲν γὰρ τῆς ὀσμῆς καὶ πικρίας, μηκώνειον. ἐκ δὲ χρόας ψιμμύθιον ἢ γύψον, ἀπὸ δὲ θρόμβου, γάλα ἢ τὸ νεοσφαγὲς αἷμα. ἀπὸ δὲ βρώμου καὶ ποιότητος τοῦ ἐμουμένου καὶ ὀσμῆς, λαγωὸν θαλάττιον καὶ φρῦνον. ὡς διὰ τοῦτο ἢ δι᾽ ἕτερον ἔνια δύνασθαι βοηθεῖν. ἐρχομένους ἐπὶ τὰ ἑκάστῳ ἁρμόζοντα βοηθήματα. παραμίσγνυται ἢ τῷ ἐλαίῳ μαλάχης ἀφέψημα. ἢ γλαύκιον, ἢ στέαρ χήνειον, ἢ ζωμὸς ἐκ λιπαρῶν κρεῶν γεγονώς. ἢ κονία ἡ διὰ τῶν ξύλων. κομισάμενος δὲ διὰ τῶν ἐμέτων ἐπιμελῶς, διὰ τὸ μηδὲν ὑπολείπεσθαι ἐν τῇ κοιλίᾳ, τὸ ἐμμεῖναν ἐν τοῖς ἐντέροις κλύσματι δριμεῖ κομιούμεθα. ποιεῖ δὲ καὶ τὸ νίτρον λεῖον σὺν ὑδρομέλιτι παραλαμβανόμενον, καὶ οἶνοι πολλοὶ καὶ παλαιοὶ πινόμενοι. καὶ ζωμοὶ ὀρνίθειοι. ἰχθύες λιπαροί. καὶ κρέα παλαιὰ καὶ λιπαρά. καὶ τὰ διὰ στέατος ἢ βουτύρου προσφάτου. ὑπάγοντα γὰρ τὴν κοιλίαν ὥσπερ εἶπον καὶ τὸν στόμαχον ἀναλύοντα, ἑτοιμότερον κατασκευάζει τὸν στόμαχον πρὸς τὸν ἔμετον. ἀμβλύνει τε τὴν δριμύτητα αὐτῶν. καὶ παρεμπλαττόμενα τοῖς πόροις κωλύει τὴν ὀξύτητα τῆς τῶν φαρμάκων δυνάμεως. δίδονται δὲ καὶ ἁρμόζοντα φάρμακα κοινῶς. ὧν ἐστιν ἡ λημνία μίλτος. ἀγαρικόν. ἀβρότονον. ἐρύσιμον. ἠρυγγίου ῥίζα. σταφυλίνου σπέρμα καὶ καλαμίνθης. νάρδος κελτική. καστόριον. νάρθηκος χλωροῦ ἐντεριώνη. νηρίου τοῦ καλουμένου ῥοδοδένδρου ἄνθος. πρασίου χυλός. σίλφιον. ἢ ὁ ὀπὸς αὐτοῦ. σαγάπηνον. ὀποπάναξ. πευκεδάνου ὀπὸς καὶ ἡ ῥίζα ἣν καὶ μαγύδαριν ἐκάλεσαν. ἀριστολοχία μακρά. πηγάνου ἀγρίου σπέρμα. κέστρου τῆς βετονίκης καλουμένης τὰ φύλλα. δίδοται δὲ ἕκαστον σὺν οἴνῳ ∠ α πλῆθος. ποιεῖ καὶ πολίου ἀφέψημα καὶ σέσελι καὶ πίσσα ὑγρὰ λεία ἐκλειχομένη. γενναιότατα δὲ βοηθοῦσι καὶ αἱ ἀντίδοτοι. ὧν τὰς σκευασίας ἐπὶ τέλει ἀναγράψομεν. κοινῶς δὲ βοηθητέον τούτοις τὸν τρόπον τοῦτον. δυνατὸν δὲ καὶ ἐκ τῶν παρακολουθούντων συμπτωμάτων, κοινὰ καὶ τὰ βοηθήματα συμπαραλαμβάνεσθαι σχεδὸν γὰρ αἱ τῶν πλείστων φαρμάκων δυνάμεις, εἰς ὁμοιοτρόπους περιάγουσι τὸ σῶμα διαθέσεις. δι᾽ ἣν αἰτίαν ἐπὶ τῶν πλείστων τὰ κοινὰ βοηθήματα αὐταρκεῖ. ποικίλα μὲν γὰρ τὰ δηλητήρια φάρμακα. κοιναὶ δὲ καὶ οὐ πολλαὶ αἱ ἐξ αὐτῶν γινόμεναι διαθέσεις. ἀδύνατον γὰρ πάντα τὰ συμπτώματα ἑνὶ παρακολουθῆσαι. εἰ γὰρ ἦν τοῦτο, παρεῖλκεν ἂν ἡ καθ᾽ ἕκαστον φαρμάκων διὰ τῶν βοηθημάτων παράδοσις. τό, τε γὰρ ἀλγεῖν στόμαχόν τε λίαν καὶ ἔντερα ἧπάρ τε καὶ νεφροὺς καὶ κύστιν, ἔτι δὲ λύζειν καὶ δάκνεσθαι καὶ τρέμειν, ἀφώνους τε εἶναι καὶ περιψύ-

χεσθαι,

χεσθαι, ἀπᾶσθαί τε καὶ ἀσφυκτεῖν καὶ δυσπνοεῖν. καὶ καταφέρεσθαι καὶ σκοτοῦσθαι καὶ πνίγεσθαι καὶ διψᾶν καὶ αἱμοῤῥαγεῖν, πυρέσσειν τε καὶ δυσουρεῖν. καὶ στροφοῦσθαι. καὶ ἐμεῖν τινὰ ἢ ναυτιᾶν. ἐρυθραίνεσθαί τε καὶ πελιδνοῦσθαι καὶ ὠχριᾶν. παραφρονεῖν τε καὶ ῥέγχειν καὶ παρίεσθαι, καὶ ἄλλα πολλὰ ποιεῖν καὶ διάφορα πάσχειν, ἑνὶ μόνῳ δύσκολον εὑρεῖν παρεπόμενον, ἕκαστον μερισθὲν εἰς καθολικὰς διαθέσεις ὀλίγον ἀριθμὸν καὶ κοινῶν ὑποδεῖξαι συμπτωμάτων. διὸ καὶ ἐφ᾽ ἑνὸς ἑκάστου τῶν προειρημένων οὐκ εὔκολον τὸ εἰλημμένον φάρμακον γνώσκεσθαι. τὸ γὰρ δάκνεσθαι τὸ στόμα καὶ γλῶτταν, καὶ φλεγμαίνειν στόμαχον καὶ κοιλίαν τε καὶ νεφροὺς καὶ κύστιν, δυσουρεῖν τε ἰσχυρῶς, ἐνίοτε δὲ καὶ αἷμα διουρῶν προΐεσθαι, καὶ λακιδοῦσθαι. διαπεπρῆσθαί τε πολλὰ μέρη τοῦ σώματος, οὐ μόνον ἐπὶ κανθαρίδων εὑρίσκεται παρακολουθοῦντα, ἀλλὰ καὶ ἐπὶ πιτυοκάμπης καὶ βουπρήστεως καὶ σαλαμάνδρας. τό, τε καταφέρεσθαι ἢ καροῦσθαι ἢ ῥέγχειν, πελιοῦσθαί τε καὶ νωθειᾶν καὶ καταψύχεσθαι καὶ ναρκᾶν, ἀναισθητεῖν τε καὶ ὀδαξᾶσθαι τὸ ὅλον σῶμα, οὐ μόνον τοῖς τὸ μηκώνειον πεπωκόσι παρέπεται, ἀλλὰ καὶ τοῖς μανδραγόραν ἢ κώνειον προσενεγκαμένοις. τό, τε παραφρονεῖν, οὐ μόνον ὑοσκύαμος ἐπιφέρει, ἀλλὰ καὶ τὰ τοξικὰ καλούμενα τῶν φαρμάκων. καὶ ἀκόνιτον δέ, καὶ τὸ μέλι τὸ γινώμενον ἐν Ἡρακλείᾳ τῇ ποντικῇ. καὶ τὸ πνίγεσθαι δὲ οὐ μόνον ἐπὶ μυκήτων ὁρᾶται, ἀλλὰ καὶ ἐπὶ αἵματος ταυρείου. καὶ γάλακτος καὶ ἀκονίτου καὶ γύψου καὶ ψιμμυθίου. καὶ καθόλου δύσκολον ἓν αὐθεντὸς εὑρεῖν σημεῖον δυνάμενόν τι τῶν πινομένων καὶ γινομένων φαρμάκων δηλῶσαι, καὶ μάλιστα ὅτι κοινὰ καὶ τοῖς ἄλλοις ἐπιγινομένοις πάθεσι παρακολουθεῖ ταῦτα. πλὴν ἐπὶ μὲν τῶν ὀξέως ἀναιρούντων, ἔστι που καὶ σημειώσασθαι τὸ βλεπόμενον ὡς παραδώσομεν. ἐπὶ δὲ τῶν χρονίας διαθέσεις παρασκευαζόντων, δύσκολον οὐδὲν πρὸς τὴν θεραπείαν τοῦ περὶ τὴν σημείωσιν δυσχεροῦς βλάπτοντος. ἐκφυγόντα γὰρ τὴν ὀξύτητα τῆς ἐνεργείας τὰ φάρμακα, καὶ μεταληφθέντα εἰς χρονίους, κοινῶς λαμβάνει τοῖς λοιποῖς πάθεσι τὰς κατασκευάς, καὶ τὰς βοηθείας, τῆς ἰδιότητος τῶν πινομένων φαρμάκων μηκέτι μενούσης. διαθέσεως δὲ χρονίου κατεσκευασμένης ὑπ᾽ αὐτῶν ἡ διάθεσις πάντων εἰς ἕν τι γένος τῶν χρονίων ἐμπίπτει παθῶν. ἐφ᾽ ὧν εὐχερές ἐστι καὶ τὴν θεραπείαν ἀναλαμβάνειν. καὶ τὰ μὲν κοινῶς βοηθοῦντα ταῦτ᾽ ἐστίν. οἷς ἀκολούθως ἀναγράψομεν καὶ τὰ ἴδια ἑκάστοις ἁρμόζοντα. προεκθέμενοι ὑφ᾽ ἓν ὅσα φθαρτικὴν ἢ κακωτικὴν ἔχει δύναμιν ἑκάστης τάξεως. καὶ ἵνα πεφυλαγμένως εἰς τινα τῶν πρὸς ὑγείαν ἀναγεγραμμένων φαρμάκων ἔχοιεν τινα τούτων μεμιγμένα φάρμακα οἱ φιλιάζοντες οἷς χρῶνται. τὸ γὰρ ἀπερίσκεπτον μεγάλας ἐπιφέρει βλάβας. καὶ πολλάκις διὰ τὴν συνεχῆ χρῆσιν αὐτῶν, ἀπωλείας αἴτια γίνεται. ζῶα μὲν οὖν ἐστι φθαρτικὰ τάδε. κανθαρίδες. βούπρηστις. σαλαμάνδρα. πιτυοκάμπη. λαγωὸς θαλάσσιος. φρῦνος ὁ λεῖος. βάτραχος ἔλειος ἄφωνος. βδέλλαι καταποθεῖσαι. σπερμάτων ὑοσκύαμος. κόριον. κώνειον. μελάνθιον. ψύλλιον. ὀπισμάτων δὲ μηκώνειον. ὀποκάρπασον. θαψίας χυλός. ἐλατήριον. μανδραγόρας ῥιζῶν δὲ χαμαιλέων. ἀκόνιτον. θαψία. ἐλλέβορος. ἰξίας. ἀγαρικὸν τὸ μέλαν. ἐφήμερον ὃ ἔνιοι κολχικὸν καλοῦσι διὰ τὸ ἐν κολχίδι γίνεσθαι. τῶν δὲ λαχάνων, σμίλαξ. ἣν ἔνιοι τιθύμαλον. ῥωμαῖοι δὲ νάξιον ἢ τάξον καλοῦσι στρύχνον μανικὸν ὃ καὶ δορύκνι-

(ον καλοῦσιν. ἥ τε σαρπηδόνιος πέατ-

σαι βατραχίου εἶδος. μήκων. κεράστης. φθαρικόν. τοξικόν. πήγανον ἄγριον. μύκητες. ἀπὸ ζώων δὲ αἷμα ταύρειον νεαρόν. τὸ ἐμπυτιασθὲν γάλα. μέλι τὸ ἐν ἡρακλεία τῇ ποντικῇ γιννώμενον. μεταλλικὰ δὲ, γύψος. ψιμμίθιον. τίτανος. ἀρσενικόν. σανδαράχαι δύο. λιθάργυρος. ἀδάρκη. μόλιβδος. καὶ ἡ καλουμένη ὑδράργυρος. τῶν δὲ στεμφύλων, οἶνος ἄθρους ποθεὶς πολὺς ἀπὸ βαλανείου ἢ γλυκύς. ἢ ψυχρὸς ὁμοίως.

Περὶ κανθαρίδων. κεφ. σμδʹ.

Τοῖς οὖν κανθαρίδας προσενηνεγμένοις, παρέπεται χαλεπώτατα τὰ σημεῖα. σχεδὸν γὰρ ἀπὸ τοῦ στόματος μέχρι κύστεως πάντα δάκνεσθαι δοκεῖ αὐτοῖς. καὶ κατὰ τὴν γεῦσιν, ὥσπερ ἡ κεδρία ὁμοιόν τι ἐγγίνεσθαι. φλεγμαίνουσι δὲ τὸ δεξιὸν ὑποχόνδριον καὶ δυσουροῦσι. πολλάκις δὲ αἷμα προΐενται διούρων. φέρεται δ' αὐτοῖς κατὰ κοιλίαν ὅμοια τοῖς ἐπὶ δυσεντερικῶν. λειποθυμίαις τε καὶ ἄσαις καὶ σκοτοδινίαις περιπίπτουσιν. ἐπὶ τέλει δὲ παραφέρουσι τὴν διάνοιαν. δεῖ οὖν πρὸ τοῦ παρακολουθῆσαί τι τοιοῦτον, ἀναγκάζειν ἐμεῖν διδόντας αὐτοῖς τὸ ἔλαιον. ἢ ἄλλό τι τῶν προειρημένων. καὶ μετὰ τὸ κομίσασθαι τὰ πλεῖστα διὰ τῶν ἐμέτων, ἐνιέναι διὰ κλυστῆρος χυλὸν χόνδρου, ἢ ὀρύζης, ἢ τράγου. ἢ πτισάνης, ἢ μαλάχης ἀφέψημα, ἢ λινοσπέρμου, ἢ τήλεως. ἢ τῶν ῥιζῶν τῆς ἀλθαίας. ἣν ἐβίσκον ὀνομάζουσι ῥωμαῖοι. ἐπιδιδόναι τε αὐτοῖς νίτρον. σὺν ὑδρομέλιτι πρὸς τὸ καταβιβάσαι καὶ ἐκλεῖξαι τὰ ἔτι παρακείμενα τῷ στομάχῳ καὶ ἐντέροις. καὶ ἐὰν μὴ διακοπῇ, κενοῦν δεῖ μελίκρατον ἐνιέντας μετὰ νίτρου καὶ ἐπιδιδόναι οἶνον ἢ γλυκύ. συντετριμμένων αὐτῷ στροβίλων καὶ σικύων σπέρματος. ἢ γάλακτος ἢ μελικράτου. ἢ στέαρ χήνειον συντετηκὸς ἐν γλυκεῖ. τὰ δὲ φλεγμαίνοντα μέρη καταπλάσσοντας κριθῶν ἀλεύρῳ ἑψημένῳ μετὰ μελικράτου. κατ' ἀρχὰς μὲν οὖν παραλαμβανόμενα τὰ καταπλάσματα, βλάπτει διὰ τὸ ὑπὸ τῆς ἐγγινομένης θερμασίας κατέχεσθαι τὸ δοθέν. στηρίζον ἐπὶ τοὺς τόπους ὄντας κυρίους. χρονισθέντων δὲ ὠφελεῖ τὰς χαλεπωτάτας φλεγμονάς. παρηγοροῦντα καὶ παραμυθούμενα τὰς ἀλγηδόνας. ἐν δὲ τούτῳ τῷ καιρῷ ἁρμόζει προσλιπαίνοντας, ἐλαίῳ θερμαντικῷ τὸ σῶμα λούειν, καθιέντας εἰς ἔμβασιν. ἑκάστῳ δὲ ἡ ἰατρεία, διὰ τῆς ἐπιφανείας τὰ ἐπιβλαβῆ παρατεθέντα τῷ σώματι ἐκκρίνεσθαι. καὶ καθόλου παντοίως δεῖ κινεῖν τὰς ἐκκρίσεις, πρὸς τὸ μὴ ἔμμονον κατασκευὴν λαμβάνειν τὴν διάθεσιν. διδόναι δὲ καὶ κρέα ὀρνίθεια καὶ δελφάκια καὶ ἐρίφεια. λιπαρὰ δὲ ταῦτα καὶ ἁπαλώτατα καὶ καθεψημένα σὺν λινοσπέρμῳ. εὐκοίλια γάρ ἐστι καὶ ἀμβλυντικὰ τῶν δριμέων καὶ οἶνον γλυκὺν καὶ πολύν. ἁρμόζει δὲ πρὸς τοῦτο τῷ λιβάνου φλοιός. καὶ τῆς καλουμένης ἀστέρος. ἑκάστου ∠ δʹ. μετὰ γλυκέος ∠ αʹ λαμβανομένη. γλήχων τε μεθ' ὕδατος τριφθεὶς καὶ ἴρινον ἢ ῥόδινον μετὰ πηγάνου ἀφεψήματος. καὶ ἀμπέλου ἀκρέμονες ἁπαλοὶ λεῖοι μετὰ γλυκέος. δυνατώτατα δὲ πάντων βοηθοῦσιν αἱ ἀντίδοτοι πινόμεναι σὺν μελικράτῳ πλῆθος ∠ δʹ.

Περὶ πιτυοκάμπης. κεφ. σμεʹ.

Τοῖς δὲ πιτυοκάμπην λαβοῦσιν εὐθέως πόνος περὶ τὸ στόμα καὶ τὸν οὐρανίσκον παρακολουθεῖ. φλεγμονή τε ἰσχυρὰ γλώσσης καὶ στομάχου καὶ κοιλίας. καὶ ἐντέρων πόνος ἰσχυρὸς μετὰ τοῦ δοκεῖν ὀδάξεσθαι τὰ ἐντός. πύρωσίς τε καθόλου τὸ σῶμα καὶ ἄση. τούτοις βοηθητέον ὁμοίως τοῖς τὰς κανθαρίδας πεπωκόσιν. ἰδίως δὲ ἐπὶ τούτων παραληπτόμεθα ἀντὶ ἐλαίου τοῦ λιτοῦ καὶ ἰρίνου τὸ μήλινον. κατασκευαζόμενον ἐκ μήλων κυδωνίων καὶ ἐλαίου.

ἝΚΤΟΝ.

Περὶ βουπρήστεως. κεφ. σμϛʹ.

Τοῖς δὲ βούπρηστιν πεπωκόσι, δοκεῖ κατὰ τὴν γεῦσιν ὁμοιόν τι βρωμώδει νίτρῳ. παρακολουθεῖ δὲ ἄλγημα στομάχου καὶ κοιλίας σφοδρόν, ὄγκος τε στομάχου καὶ κοιλίας σφοδρὸς ὁμοίως ὑδρωπικοῖς. καὶ περιτείνεται αὐτοῖς ἡ ἐπιφάνεια ὅλου τοῦ σώματος. τά τε οὖρα ἐπέχεται. βοηθεῖ δὲ αὐτοῖς ὅσα καὶ τοῖς κανθαρίδας πεπωκόσιν. ἰδίως δὲ ὠφελοῦνται μετὰ τὸ τῶν ἐμέτων καὶ τοῦ κλυστῆρος κενωθῆναι σῦκα ξηρὰ λαμβάνοντες. καὶ τὸ ἀφέψημα δὲ αὐτῶν σὺν οἴνῳ. παρακμάζοντος δὲ τοῦ κατ᾽ ὀξύτητα κινδύνου, ὠφελοῦνται θηβαϊκὰς βαλάνους ἐσθίοντες. ἢ λελεασμένας σὺν οἰνομέλιτι ἢ γάλακτι πίνοντες. ἢ καὶ ἀπίων ἅπαν τὸ γένος ἐσθίοντες καὶ γάλα γυναικεῖον πίνοντες.

Περὶ σαλαμάνδρας. κεφ. σμζʹ.

Τοῖς δὲ σαλαμάνδραν λαβοῦσι, παρέπεται γλώσσης φλεγμονή. καὶ διανοίας ἐμποδισμὸς καὶ τρόμος μετὰ νάρκης ἢ φρίκης τινὸς καὶ ἐκλύσεως. πελιοῦται δέ τινα μέρη κυκλοτερῶς αὐτοῖς τοῦ σώματος. ὡς πολλάκις ἐμμείναντος τοῦ φαρμάκου, σηπόμενα ἀπορρεῖν, ἐφ᾽ ὧν πάντα ποιησάμενοι ὅσα καὶ ἐπὶ κανθαρίδων, ἰδιαίτερον αὐτοῖς προσφέρομεν φάρμακον ῥητίνην τὴν πιτυΐνην. ἢ χαλβάνην σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ. καὶ χαμαιπίτυος ἀφέψημα. συνεκλεανθέντων αὐτῷ στροβίλων. ἢ κνίδης φύλλα συνεψηθέντα κρίνῳ μετ᾽ ἐλαίου. ποιεῖ δὲ ἐπὶ τούτων καὶ θαλασσίας χελώνης ἢ χερσαίας ᾠά, ὁποῖα ἂν ᾖ ἑψημένα. καὶ βατραχίων ζωμός. συγκαθεψηθείσης αὐτοῖς ἠρυγγίου ῥίζης.

Περὶ ἐφημέρου. κεφ. σμηʹ.

Τοῖς δὲ τὸ ἐφήμερον λαβοῦσιν ὃ ἔνιοι καλοῦσι κολχικὸν ἢ βολβὸν ἄγριον, παρακολουθεῖ κνησμὸς καθόλου τὸ σῶμα. ὡς ὑπὸ σκίλλης ἢ κνίδης ἐρεθιζομένοις. τὰ δὲ ἐντὸς ἀναδάκνονται. καυσοῦνται δὲ τὸν στόμαχον μετὰ βάρους ἱκανοῦ. ἐπισχύοντος δὲ τοῦ πάθους, κατὰ κοιλίαν φέρεται αἱματώδη, ξύσμασι μεμιγμένα. οἷς βοηθητέον καθάπερ καὶ τοῖς σαλαμάνδραν πεπωκόσι διά τε ἐμέτων καὶ κλυσμάτων. πρὸ δὲ τοῦ ἐνισχῦσαι τὸ φάρμακον, μεταδοτέον αὐτοῖς δρυὸς τῶν φύλλων ἢ βαλάνων ἢ σιδίων ἀφέψημα, ἢ ἑρπύλλου σὺν γάλακτι πίνεσθαι. ἢ πολυγόνου χυλὸν ἢ ἀμπέλου ἀκρεμόνων. ἢ βάτου ἢ νάρθηκος ἁπαλοῦ τῆς ἐντεριώνης. ἢ μύρτου μετ᾽ οἴνου. αὐτὰ δὲ τὰ μύρτα λεῖα κοπέντα καὶ ἀποβραχέντα ἐν ὕδατι, βοηθεῖ τοῦ ἐξ αὐτῶν ὑγροῦ λαμβανομένου. ποιεῖ δὲ ὡσαύτως καὶ ὁ τῶν σαρδονίων βαλάνων ὑμὴν μέσος. ὠμὸς λαμβανόμενος μετά τινος τῶν προειρημένων χυλῶν. ὀρίγανός τε σὺν κονίᾳ ποθεῖσα. ἀκριβῶς δὲ βοηθοῦνται οἱ τὸ ὄνειον ἢ βόειον γάλα θερμὸν πίνοντες καὶ κατέχοντες ἐν τῷ στόματι. ὥστε τοὺς ἀπορήσαντας τούτου, ἄλλου μηδενὸς χρῄζειν βοηθήματος.

Περὶ δορυκνίου. κεφ. σμθʹ.

Δορυκνίου δὲ ποθέντος ὃ ἔνιοι στρύχνον μανικὸν ἐκάλεσαν, παρακολουθεῖ ὥσπερ γάλακτος ποιότης ἐν τῇ γεύσει, καὶ λυγμοὶ συνεχεῖς. γλώττης τε ὑγρότης. καὶ αἵματος ἀναγωγὴ ἀθρόα. κατὰ κοιλίαν δὲ αὐτοῖς μυξώδη φέρεται ὡς ἐπὶ δυσεντερικῶν. οἷς βοηθεῖ πρὸ τοῦ τούτων τι παρακολουθῆσαι ἃ καὶ τοῖς προειρημένοις. ὅ, τε ἔμετος καὶ τὸ κλύσμα. καὶ ὅσα δύναται τὸ ποθὲν ἐκκρίνειν φάρμακον. ἰδίως δὲ ἐπὶ τούτων βοηθεῖ τὸ μελίκρατον ἢ ὄνειον ἢ αἴγειον γάλα. καὶ γλυκὺς οἶνος χλιαρὸς μετ᾽ ἀνίσου πινόμενος. καὶ ἀμύγδαλα πικρά. στήθη τε ὀρνίθεια καθεψημένα. καὶ πάντα τὰ κογχύλια ὠμὰ καὶ

ὀπτὰ ἐσθιόμενα. καὶ κάραβοι. καὶ ἀστακοί. καὶ ὁ ἐξ αὐτῶν ζωμὸς πινόμενος.

Περὶ ἀκονίτου. κεφ. ν'.

Τὸ δὲ ἀκόνιτον εὐθέως ἅμα τῷ πίνεσθαι γλυκαίνει τὴν γλῶτταν μετά τινος στύψεως. καὶ ἀπὸ τοῦ γλυκασμοῦ σκοτοδινίαν, καὶ μάλιστα ἐν τῷ ἐξανίστασθαι, καὶ ὑγρότητας ὀφθαλμῶν ἐπιφέρει. βάρος τε θώρακος. καὶ ὑποχονδρίου μετὰ τοῦ πολλὰ πνεύματα ἀποδίδοσθαι. ἐφ' ὧν δὲ δι' ἐμέτων ἐκκομισθῆναι δεῖ τὸ φάρμακον. ἢ καὶ διὰ κλυστῆρος ὑποβιβασθῆναι ὑπὸ κοιλίαν, χρησόμεθα προπτισμῷ ὀριγάνῳ. ἢ πηγάνῳ. ἢ πρασίῳ. ἢ ἀψινθίου ζέματι μετ' οἴνου ἀψινθίτου, ἢ ἀειζώου, ἢ ἀβροτόνου, ἢ χαμελαίας, ἢ χαμαιπίτυος. ἁρμόζει δὲ αὐτοῖς καὶ ὀποβαλσάμου ὁλκὴ ∠ α' σὺν μέλιτι ἢ γάλακτι μετὰ καστορίου καὶ πεπέρεως καὶ πηγάνου ἴσης ὁλκῆς σὺν οἴνῳ. καὶ πιτύα ἐρίφου. καὶ λαγωοῦ ἢ νέβρου σὺν ὄξει. καὶ σιδήρου σκωρία, ἢ αὐτὸς ὁ σίδηρος, ἢ χρυσός, ἢ ἄργυρος διάπυρος ἐν οἴνῳ σβεσθέντα. τοῦ ὑγροῦ λαμβανομένου. κονία τε σὺν οἴνῳ καὶ ὄρνιθι καθεψηθείσῃ. ἢ κρεῶν λιπαρῶν βοείων ζωμός, λαμβανόμενος σὺν οἴνῳ. λέγεται δὲ καὶ ἡ χαμαιπίτυς ἰδίως ἐπ' αὐτῶν ἁρμόζειν.

Περὶ τοῦ ἐν Ἡρακλείᾳ μέλιτος. κεφ. να'.

Μέλι τὸ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ ἐν ᾗ καὶ τὸ ἀκόνιτον γεννᾶται. Ἀθήνησι δὲ Ἰωνία καλεῖται. ἐν Εὐβοίᾳ σιδηρῖτις. ὁμοίως δὲ πάσχουσι τὸ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ τὸ μέλι γεννώμενον φαγόντες, ἢ πιόντες ἐφ' ὧν ἁρμόζει τὰ αὐτὰ τῷ ἀκονίτῳ. εἰσὶ δὲ εὐβοήθητοι μάλιστα ὠφελούμενοι ὑπὸ οἰνομέλιτος συνεχῶς αὐτὸ πίνοντες. σμισγομένων αὐτῷ πηγάνου φύλλων.

Περὶ κορίου. κεφ. νβ'.

Τὸ δὲ κόριον, λαθεῖν μὲν οὐ δύναται διὰ τὴν ὀσμήν, ποθὲν δὲ τὴν φωνὴν δασύνει τε μανίαν ἐπιφέρει ὁμοίαν τοῖς διὰ μέθην λαθοῦσι μετ' αἰσχρολογίας. καθόλου δὲ τοῦ σώματος αὐτῶν, ἡ ὀσμὴ διαφαίνεται τοῦ κορίου. βοηθεῖ δὲ αὐτοῖς μετὰ τὸ ἐξαιρεθῆναι διὰ τοῦ ἰρίνου ἐλαίου ὡς προείρηται, ἄκρατος σὺν ἀψινθίῳ πινόμενος. καὶ καθ' ἑαυτὸν ἢ ἔλαιον ὠά τε κενωθέντα ὑπὸ τὸ αὐτὸ καὶ διεθέντα σὺν ἅλμῃ ῥοφούμενα. καὶ ἅλμη δὲ πινομένη καὶ ζωμὸς ἁλμυρὸς ἔκ τε ὄρνιθος τε χηνός. γλυκύς τε σὺν κονίᾳ παραλαμβανόμενος.

Περὶ ψυλλίου. κεφ. νγ'.

Καὶ τὸ ψύλλιον δὲ καλούμενον ποθὲν, ἐπιφέρει ψύξιν ὅλου τοῦ σώματος. τε νάρκην μετ' ἐκλύσεως καὶ ἀδημονίας. ὧν βοηθεῖ πάντα ὅσα τοῖς κόριον πεπωκόσι.

Περὶ κωνείου. κεφ. νδ'.

Κώνειον δὲ ποθὲν ἐπιφέρει σκοτώματα καὶ ἀχλύν. ὥστε μὴ διαπολίτον βλέπειν. λυγμόν τε καὶ διανοίας παραφοράν. καὶ ψύξιν ἄκρων. ἐπὶ τέλει δὲ σπώμενοι πνίγονται. στάσιν λαμβάνοντος τοῦ κατὰ τὴν ἀρτηρίαν πνεύματος. κατ' ἀρχὰς μὲν οὖν ὥς τε ἐπὶ τῶν ἄλλων διὰ τῶν ἐμέτων αὐτὸ κομιούμεθα. ἔπειτα κενώματι χρησάμενοι, τὸ εἰς τὰ ἔντερα παρολισθηκὸς ἐκκρινοῦμεν. καὶ τό τε ὡς οὖν μέγιστον βοήθημα τὴν ἀκρατοποσίαν παραληψόμεθα. διδόντες μεταξὺ διάστημα. ἐν οἷς πιεῖν διδόμενον βοηθεῖ γάλα ὄνειον ἢ βόειον ἢ ἀψίνθιον μετὰ πεπέρεως καὶ οἴνου, καὶ καστορίου καὶ πηγάνου καὶ ἡδυόσμου σὺν οἴνῳ. ἢ ἀμώμου ἢ καρδαμώμου ἢ στύρακος ℥ α'. ἢ πεπέρεως μετὰ κνίδης σπέρματος σὺν οἴνῳ. ἢ δάφνης τὰ φύλλα. ὁμοίως τε σιλφίου ὀπὸς σὺν ἐλαίῳ καὶ γλυκεῖ. καὶ ὁ γλυκὺς δὲ καθ' ἑαυτὸν πολὺς πινόμενος, ἱκανῶς ἁρμόζει.

Περὶ σμίλακος. κεφ. νε'.

Ἡ δὲ καλουμένη σμῖλαξ, ὑπ' ἐνίων δὲ θύμιον καὶ παρὰ Ῥωμαίοις τάξον ποθεῖσα ἐπιφέρει ψύξιν καθόλου τοῦ σώματος. καὶ πνιγμόν. ὀξύν τε τὸν θάνατον. οἷς βοηθεῖ πάν-

τα ἃ

τὰ καὶ τοῖς τὸ κώνειον πεπωκόσι.

Περὶ ὀποῦ καρπάσου. κεφ. νϛ΄.

Καὶ ὁ τῆς καρπάσου ὀπὸς, ποθεὶς κάρον ἐπιφέρει καὶ πνιγμὸν ὀξύν. βοηθοῦνται δὲ καὶ οὗτοι ὑφ' ὧν καὶ οἱ τὸ κώνειον πεπωκότες.

Περὶ σαρδονίας πόας. κεφ. νζ΄.

Ἡ δὲ σαρδόνιος λεγομένη πόα, βατράχου εἶδος οὖσα, ποθεῖσα ἢ βρωθεῖσα, παραφθορὰν διανοίας ἐπιφέρει καὶ σπάσματα μετὰ συνολκῆς χειλέων. ὥστε γέλωτος φαντασίαν παρέχειν. ὑφ' ἧς διαθέσεως καὶ ὁ σαρδόνιος γέλως οὐκ εὐφήμως ἐν τῷ βίῳ καθωμίληται. ἐφ' ὧν ἰδίως καὶ μετὰ τὸν ἔμετον, ἁρμόζει μελίκρατον πολὺ διδόμενον καὶ γάλα. ἐμβροχή τε καὶ λιπασμὸς ὅλου τοῦ σώματος διὰ θερμαντικῶν φαρμάκων. καὶ ἐμβάσεις δι' ὑδρελαίου θερμοῦ. ὑπαλείφειν μέντοι ἱκανῶς δεῖ καὶ ἀνατρίβειν μετὰ τὴν ἔμβασιν αὐτούς. καθόλου δὲ ὡς πρὸς σπασμὸν, ὅλην τὴν θεραπείαν δεῖ ποιεῖσθαι.

Περὶ ὑοσκυάμου. κεφ. νη΄.

Ὑοσκύαμος δὲ ποθεὶς ἢ βρωθεὶς παρακοπὴν τοῖς μεθύουσιν ὁμοίαν ἐπιφέρει. ἔστι δὲ εὐίατος. βοηθούμενος μελικράτῳ πολλῷ ποτιζομένῳ. καὶ γάλακτι μάλιστα ὀνείῳ. εἰ δὲ μή γε αἰγείῳ ἢ βοείῳ, ἢ σύκων ξηρῶν ἀφεψήματι. ποιοῦσι δὲ ἐπ' αὐτῶν καὶ στρόβιλοι. καὶ τὸ σικύων σπέρμα σὺν γλυκεῖ λαμβανόμενον. καὶ ἁλμυρὸς οἶνος σὺν στέατι ὑείῳ νεαρῷ καὶ γλυκεῖ. καὶ κνίδης σπέρμα ὁμοίως. ἢ νίτρον σὺν ὕδατι ἁρμόζει καὶ κιχώριον. καὶ νᾶπυ. καὶ κάρδαμος καὶ ῥάφανος καὶ κρόμμυα. καὶ σκόροδα. ἕκαστον τούτων σὺν οἴνῳ λαμβανόμενον. ἢ συχάζειν δὲ αὐτοῖς ἀναγκάζειν δεῖ ὅπως τὸν οἶνον ἐκπεπωκότες ἐκπέψωσι.

Περὶ μανδραγόρου. κεφ. νθ΄.

Μανδραγόρου δὲ ποθέντος, εὐθέως κάρος ἐπακολουθεῖ καὶ ἔκλυσις. καταφορά τε ἰσχυρὰ κατὰ μηδὲν διαφέρουσα τοῦ πάθους τοῦ λεγομένου ληθάργου, ὧ πρὸ τοῦ τι τούτων συμβῆναι, ἁρμόζει ὅ, τε ἔμετος καὶ μελίκρατον. καὶ μετὰ τοῦτο καὶ νίτρον. καὶ ἀψίνθιον σὺν γλυκεῖ ἢ οἴνῳ γλυκάζοντι λαμβανόμενα. καὶ ἡ τῆς κεφαλῆς ἐμβροχὴ διὰ ῥοδίνου καὶ ὄξους. καὶ διέγερσις δὲ καὶ κίνησις τοῦ σώματος. καὶ ἡ δι' ὀσφραντῶν καὶ εὐπατορίου καὶ πεπέρεως καὶ νάπυος καὶ καστορίου καὶ πηγάνου ὄξει τετριμμένων, καὶ πίσσης ὑγρᾶς καὶ τῶν κεκαυμένων καὶ ἐσβεσμένων ἐλλυχνίων. δυσαναλήπτως δὲ αὐτῶν ἐχόντων, καὶ πταρμικὰ ἐπάγειν. καὶ τοῖς ἄλλοις κοινοῖς βοηθήμασι χρῆσθαι ἐπὶ τούτων.

Περὶ μήκωνος. κεφ. ξ΄.

Μήκωνος δὲ ὀποῦ ποθέντος, παρακολουθεῖ καταφορὰ μετὰ καταψύξεως καὶ κνησμοῦ ἐπιτεταμένου. ὡς πολλάκις ἐνισχύοντος τοῦ φαρμάκου, ἐπιγίνεσθαι τοσοῦτον κνησμὸν, ὥστε διεγείρεσθαι ὑπ' αὐτοῦ. ὀσμή τε τοῦ φαρμάκου δι' ὅλου τοῦ σώματος ἐκδίδοται. οἷς βοηθεῖ μετὰ τὸν τοῦ ἐλαίου ἔμετον, καὶ κλυσθῆναι δριμεῖ κλύσματι, ὀξύμελι ἁλσὶ πινόμενον ἢ μέλι σὺν ῥοδίνῳ θερμῷ. καὶ ἄκρατος πολὺς σὺν ἀψινθίῳ ἢ κινναμώμῳ. ἢ ὄξος θερμὸν καθ' ἑαυτό. νίτρον τε σὺν ὕδατι, καὶ ὀρίγανον σὺν κονίᾳ ἢ γλυκεῖ. πηγάνου τε ἀγρίου σπέρμα σὺν πεπέρει καὶ οἴνῳ καὶ πανάκει. πέπερί τε μετὰ καστορίου ὀξυμέλιτος. ἢ μετὰ θύμβρας ἢ ὀριγάνου ἀφεψήματος σὺν οἴνῳ. δεῖ δὲ καὶ τούτοις διεγείρειν τοῖς ὀσφραντοῖς καλουμένοις καὶ ἐμβιβάζειν εἰς θερμὸν καὶ πυριᾶν διὰ τὸν ἐπιγινόμενον κνησμόν. ὀνήσει αὐτοὺς καὶ μετὰ τὸ λουτρὸν χρῆσθαι ζωμοῖς λιπαροῖς μετὰ οἴνου ἢ γλυκέως καὶ μυελὸς δὲ μετ' ἐλαίου πινόμενος.

Περὶ μήκωνος κερατίτιδος. κεφ. ξβ΄.

Ἡ δὲ λεγομένη κερατῖτις μήκων, ἐν τῷ βρωθῆναι ἢ ποθῆναι τὰ αὐτὰ ἐπιφέρουσα τῷ ὀπῷ τῆς μήκωνος συμπτώματα, τοῖς αὐτοῖς βοηθήμασιν ὑποπίπτει.

Περὶ φαρικοῦ. κεφ. ξβ΄.

Τὸ δὲ καλούμενον φάρικον, τὴν μὲν γεῦσιν πάρεσχεν ναρδοαγρίᾳ ἔοικεν. ἐπιφέρει δὲ παράλυσιν

ποθεῖν μετὰ παρακοπῆς καὶ σπασμοῦ. δεῖ δὲ μετὰ τὸ ἐξεράσαι αὐτούς, ποτίζειν οἶνον ἀψινθίτην, σὺν κινναμώμῳ ἢ σμύρνῃ ἢ νάρδῳ κελτικῇ, ἣν ἔνιοι σερίνην ἐκάλεσαν. ἢ ναρδοστάχυος ὁλκὰς β' καὶ σμύρνης β' ὀβολοὺς μεμιγμένας σὺν γλυκεῖ. ἰρίδι τε καὶ ῥοδίνῳ αὖθις σὺν οἴνῳ, καταπλάσσειν δὲ τὴν κεφαλὴν αὐτῶν ξυρήσαντας, κριθίνῳ ἀλεύρῳ σὺν πηγάνῳ λείῳ καὶ ὄξει.

Περὶ τοξικοῦ. κεφ. ξγ'.

Τὸ δὲ τοξικὸν, δοκεῖ μὲν ὠνομάσθαι, ἐκ τοῦ τὰ τόξα τῶν βαρβάρων ὑπ' αὐτοῦ χρίεσθαι. παρακολουθεῖ δὲ τοῖς πεπωκόσι χειλῶν καὶ γλώττης φλεγμονή. μανία τε ἀκατάσχετος. ποικίλαις ὑποβάλλουσα φαντασίαις. ὡς καὶ διὰ τοῦτο δυσιάτους εἶναι ἐν ταῖς θεραπείαις. σπανίως δὲ καὶ σώζεσθαί τινας τῶν πεπωκότων. δεῖ μέντοι συνέχειν αὐτοὺς δεσμοῖς ἀναγκάζοντας καὶ βιαζομένους γλυκὺν οἶνον σὺν ῥοδίνῳ πίνειν καὶ ἐξεμεῖν. τό, τε τῆς γογγυλίδος σπέρμα πινόμενον, ἰδίως δ' ἐπὶ τούτων ἁρμόζει καὶ ἡ τῆς πενταφύλλου ῥίζα. αἷμά τε τράγου ἢ αἰγὸς ὁμοίως λαμβανόμενα, δρυός τε φλοιὸς ἢ φηγοῦ. ἢ πρίνου γάλακτι συλλεανθείς. καὶ μῆλα κυδώνια ἐσθιόμενα λεῖα. ἢ σὺν γλίχωνι καὶ ὕδατι πινόμενα. ἄμωμόν τε καὶ βαλσάμου καρπὸς σὺν οἴνῳ. οἱ δ' εἴτινες αὐτοῦ φύγοιεν τὸν κίνδυνον, πολὺν χρόνον κλινοπετεῖς διαμένουσι. καὶ ἀναστάντες ἐπτοημένοι τὸν λοιπὸν χρόνον διάγουσιν.

Περὶ ἰξίου. κεφ. ξδ'.

Ἰξίας δὲ ὃς καὶ οὐλόφονον καλεῖται ἐν τῷ πίνεσθαι, οἷόν τι ὠκίμῳ κατὰ τὴν ὀσμὴν δὲ καὶ τὴν γεῦσιν ἐμφαίνει. ἐπιφέρει δὲ γλώσσης φλεγμονὴν ἰσχυράν. καὶ παρακοπήν. καὶ τὰς ἐκκρίσεις ἐπέχει πάσας. βορβορυγμούς τε καὶ ψόφους μετὰ λειποθυμίας ἐπιφέρει δίχα τοῦ προχωρεῖν τι. βοηθεῖ δ' αὐτοῖς μετὰ τὸ ἐξεμέσαι τὸ πλεῖον ἢ μετὰ τὸ τὴν κοιλίαν λυθῆναι, πινόμενον ἀψινθίου ἀπόβρεγμα σὺν οἴνῳ πολλῷ, ἢ ὀξυμέλιτι. πηγάνου τε ἀγρίου σπέρμα ἢ σιλφίου ῥίζα. ὁμοίως τε τραγοριγάνου ἀφέψημα σύν τινι τῶν προειρημένων. ἢ γάλακτι. ἢ ῥητίνη τερεβινθίνη, ἢ νάρδου, ἢ καστορίου, ἢ σιλφίου, ἑκάστου ὀβολὸς ἁρμόζουσι σὺν οἴνῳ. καὶ οἱ τῆς βασιλικῆς καρύας καρποὶ λεῖοι σὺν ῥητίνῃ καὶ καστορίῳ καὶ πηγάνῳ. ἑκάστου ∠ α'. ὁμοίως χαμελαίας ∠ β'. ἢ θαψίας ἢ ἀψινθίου χυλοῦ ∠ β' σὺν μελικράτῳ, ὄξος θερμὸν πινόμενον.

Περὶ ψιμμυθίου. κεφ. ξε'.

Τὸ δὲ ψιμμύθιον λαβεῖν οὐ δύναται διὰ τὸ χρῶμα ἑκουσίως ὁ ληφθεὶς, λευκαίνει τὸν οὐρανίσκον καὶ τὰ οὖλα καὶ τὴν γλῶτταν καὶ τὸ μεταξὺ τῶν ὀδόντων. ἐπιφέρει δὲ λυγμοὺς καὶ βῆχα καὶ γλώττης ξηρότητα. καὶ ψῦξιν ἀκρωτηρίων μετὰ παρακοπῆς καὶ δυσκινησίας. οἷς ἁρμόζει μελίκρατον διδόναι ἢ σύκων ἢ μαλάχης ἀφέψημα. ἢ γάλα θερμὸν ἢ σησάμου λεῖον μετ' οἴνου. ἢ κονίαν κληματίνην. ἢ ἀμαράκινον ἔλαιον ἢ ἴρινον. ἢ περσικῶν τὰ ὀστᾶ σὺν κείνου ἀφεψήματι. περιστερῶν δὲ ᾠὰ σὺν λιβάνῳ ἢ κεδρίνῳ ἀφεψήματι. ἢ κοκκυμήλοις. ἢ κόμμι τῆς ἐλαίας. ἢ τὸ ἐν τοῖς φύλλοις τῆς ἐλαίας ὑγρὸν μετὰ χλιαροῦ ὕδατος. ἐμείτωσαν δέ. ἁρμόζει δ' ἐπὶ τούτων καὶ θαψίας χυλὸς, ἢ σκαμμωνίας ὀπὸς σὺν μελικράτῳ πινόμενα.

Περὶ μυκήτων. κεφ. ξς'.

Μυκήτων δὲ οἱ μὲν, τῷ γένει βλάπτουσιν. οἱ δὲ τῷ πλήθει. ἐπιφέρουσι δὲ πάντες πνιγμοὺς ἐοικότας ἀγχόναις. οἷς εὐθέως βοηθεῖν δεῖ κοινῶς, ἀναγκάζοντας ἐμεῖν δι' ἐλαίου. θαυμαστῶς δ' ὠφελοῦνται πίνοντες κονίαν κληματίνην, ἢ ἐξ ἀχραδίνων ξύλων. μετὰ ὀξυκράτου καὶ ἁλῶν ἢ νίτρου. καὶ συνεψόμεναι δὲ αἱ ἀχράδες ἢ τὰ φύλλα τοῖς μύκησιν ἀφαι-

ροῦνται

φαιροῦνται τὸ πνιγῶδες αὐτῶν. ἐσθιόμεναι δὲ ὠφελοῦσι. βοηθεῖ δὲ αὐτοῖς ἀλεκτορίδων ὠὰ σὺν ὀξυκράτῳ πινόμενα μετὰ ἀριστολοχίας ὁλκῆς α. ἢ ἀψίνθιον σὺν οἴνῳ καὶ μέλιτι ἐσθιόμενον καὶ πινόμενον σὺν ὕδατι, μελισσόφυλλόν τε σὺν νίτρῳ, πάνακός τε ῥίζα σὺν οἴνῳ, τρύξ τε οἴνου κεκαυμένη μεθ᾽ ὕδατος. καὶ χαλκοῦ ἄνθος σὺν ὄξει. ῥάφανός τε ἢ νᾶπυ ἢ καρδάμωμον ἐσθιόμενα.

Περὶ γύψου. κεφ. ξζ.

Καὶ ἡ γύψος πνιγμὸν ἐπιφέρει λιθουμένη. ὅθεν καὶ τούτοις ἁρμόζει διδόναι τὰ πρὸς τοὺς μύκητας βοηθήματα καὶ ἐπὶ τούτων τὸ τῆς μαλάχης ἀφέψημα. ὃ παραληπτέον ἀντὶ τοῦ ἐλαίου. λιπαρὸν γὰρ ὂν καὶ ἐν τῷ ἐξεμεῖσθαι ὄλισθον ἐμποιοῦν, οὐκ ἐᾷ καταξύεσθαι τὰ σώματα. λιθουμένη γὰρ ἡ γύψος ἐργάζεται τοῦτο. ἁρμόζει δὲ καὶ τὸ ἔλαιον σὺν μελικράτῳ ἢ σύκων ἀφεψήματι, καὶ κονία συκίνη ἢ κληματίνη σὺν οἴνῳ πολλῷ πινομένη, καὶ ὀρίγανος ἢ θύμος σὺν κονίᾳ, ἢ ὄξει ἢ γλυκεῖ. δεῖ δὲ καὶ τοὺς τόπους ἀποκλύζειν τῷ τῆς μαλάχης ἀφεψήματι.

Περὶ αἵματος ταυρείου. κεφ. ξη.

Αἷμα δὲ ταύρειον νεοσφαγὲς ποθὲν, δύσπνοιαν ἐπιφέρει καὶ πνιγμόν. ἐμφράττον τοὺς περὶ τὰ παρίσθμια καὶ τὴν κατάποσιν πόρους μετὰ σπασμοῦ ἰσχυροῦ. εὑρίσκεται δέ τε ἐπ᾽ αὐτῶν ἡ γλῶττα ἐρυθρά. καὶ ὀδόντες βεβαμμένοι. καὶ θρομβία μεταξὺ αὐτῶν. ἐφ᾽ ὧν τὸν ἔμετον παραιτούμεθα. τῶν θρόμβων μᾶλλον ἐν τῷ στομάχῳ σφηνουμένων διὰ τὸ μετεωρίζεσθαι αὐτοὺς κατὰ τὴν ὁλκήν. δίδοται δὲ ὅσα δύναται τὴν πῆξιν διαλῦσαι τοῦ αἵματος. καὶ τὴν κοιλίαν ὑπάγειν. τούς τε ὀλύνθους πλήρεις ὄντας τοῦ ὀποῦ σὺν ὀξυκράτῳ. καὶ νίτρον δὲ καθ᾽ ἑαυτὸ ὠφελεῖ. καὶ πιτύα ἅπασα σὺν ὄξει καὶ σιλφίου ῥίζα ἢ ὁ ὀπός. ὁμοίως καὶ κράμβης σπέρμα. κονία τε συκίνη. καὶ κονύζης φύλλα σὺν πεπέρει. καὶ βάτου χυλὸς σὺν ὄξει. δεῖ δὲ τὴν κοιλίαν ὑπάγειν. εἴωθε δὲ τοῖς σωζομένοις ἀποδίδοσθαι διὰ τῆς ἕδρας καὶ ῥινῶν. καταπλάσσειν δὲ καὶ στόμαχον καὶ τὴν κοιλίαν, ἀλεύρῳ κριθίνῳ μετὰ μελικράτου.

Περὶ γάλακτος ἐμπυτιασθέντος. κεφ. ξθ.

Καὶ τοῖς λαβοῦσιν ἐμπυτιασθὲν γάλα, ἀθρόως πολὺς πνιγμὸς γίνεται διὰ τὸ θρομβοῦσθαι. οἷς βοηθοῦντας, προσφέρειν δεῖ ὡς πρὸς ἀντίδοτον πυτίαν σὺν ὄξει. πολλάκις ἀναγκάζοντας πίνειν. καὶ καλαμίνθης τὰ φύλλα ξηρὰ ἢ τὸν χυλὸν ὁμοίως. ἢ σιλφίου ῥίζαν ἢ τὸν ὀπὸν σὺν ὀξυκράτῳ. θύμον τε σὺν οἴνῳ. καὶ τὴν πηλοποιητικὴν κονίαν. ἁλυκὸν δὲ μηδὲν προσφερέσθω. μᾶλλον γὰρ πήγνυται καὶ τυροῦται τὸ γάλα. ἀλλ᾽ οὐδὲ τοῦ ἐμεῖν δεῖ. ἐνισταμένου γὰρ ἐπὶ τὰ τοῦ στομάχου στενὰ τεθρομβωμένου πνίγει.

Περὶ λιθαργύρου. κεφ. ο.

Λιθάργυρος δὲ ποθεῖσα βάρος ἐπιφέρει στομάχῳ καὶ κοιλίᾳ καὶ ἐντέροις μετὰ στρόφων ἐπιτεταμένων. ἐνίοτε δὲ καὶ τιτρώσκει τὰ ἔντερα διὰ τὸ βάρος καὶ ἐπέχει τὰ οὖρα. παροιδεῖ δὲ αὐτῶν τὸ σῶμα. καὶ μολιβδώδη ἀπρέπειαν λαμβάνει. ἐφ᾽ ὧν ἁρμόζει μετὰ τὸν ἔμετον πινόμενα σὺν οἴνῳ ὁρμίνου ἀγρίου σπέρμα. σμύρνης ∠ ή. ἀψίνθιον. ὕσσωπον. σελίνου σπέρμα. ἢ πέπερι. ἢ κύπρου ἄνθος σὺν οἴνῳ. περιστερῶν τε ἀγρίων ἄφοδος ξηρὰ μετὰ νάρδου καὶ οἴνου.

Περὶ ὑδραργύρου. κεφ. οα.

Ὑδράργυρος δὲ ποθεῖσα, τὰ αὐτὰ ἐπιφέρει τῇ λιθαργύρῳ καὶ ἐπὶ τούτων δεῖ τοῖς αὐτοῖς βοηθήμασι χρῆσθαι. δοκεῖ δὲ αὐτοὺς ὠφελεῖν γάλα πολὺ πινόμενον. ἐμείτωσαν δὲ αὐτοί.

Περὶ τιτάνου. κεφ. σοβ.

Τίτανος σανδαράχη καὶ ἀρσενικὸν ποθέντα, τὰ αὐτὰ ἀλγήματα κοιλίας καὶ ἐντέρων ἐπιφέρει μετὰ δηγμοῦ σφοδροῦ. ὅθεν προσφέρειν δεῖ ἅπαντα ὅσα μετὰ τὸ κιρνάναι, δύναται τὸ δηχθὲν καὶ πρὸς τὴν κοιλίαν ὀλισθηρὸν παρέχειν. οἷός ἐστιν ὁ τοῦ ἐβίσκου καὶ τῆς μαλάχης χυλός. λίαν ὀλισθηρὸς ὑπάρχων. παρέχειν δὲ δεῖ καὶ ἀφέψημα λινοσπέρμου. καὶ ὁ τῆς τράγου καλουμένης βοτάνης καρπὸς ἢ ὀρύζης. καὶ γάλα πλὺ σὺν μελικράτῳ. καὶ ζωμοὶ λιπαροὶ καὶ εὔχυμοι.

Περὶ λαγωοῦ θαλασσίου. κεφ. σογ.

Λαγωοῦ δὲ θαλασσίου ποθέντος παρακολουθεῖ γεῦσις ὁμοία ἰχθύσι βρωμώδεσιν. ἐν δὲ τῷ χρονίσαι, κοιλία τε ἀλγεῖ. καὶ οὖρα ἐπέχεται. εἴποτε δὲ ἐκκριθείη, πορφυρίζοντα τῇ χρόᾳ ὁρᾶται. ἀποστροφή τε καὶ μῖσος πρὸς πάντα ἰχθύν. καὶ ἱδροῦσι δυσώδη. παρέπεται δὲ αὐτοῖς καὶ ἔμετος χολώδης, ἐνίοτε αἵματι μεμιγμένος. οἷς δοτέον γάλα ὄνειον ἢ γλυκὺ συνεχῶς. καὶ μαλάχης ῥίζης καὶ τῶν φύλλων τὸ ἀφέψημα. ἢ κυκλαμίνου ῥίζαν λείαν σὺν οἴνῳ. ἢ ἐλλεβόρου μέλανος ἢ σκαμμωνίας ὀποῦ ∠ α μετὰ μελικράτου. ῥοῶν τε πυρίνων. ἢ κεδρίας λείας μετ' οἴνου. ποιεῖ καὶ χηνὸς αἷμα ποθὲν θερμόν. μὴ δυνάμενοι δὲ οὗτοι ἰχθύας προσενέγκασθαι, μόνους τοὺς ποταμίους καρκίνους ἑφθοὺς ἐσθίουσι. καὶ πίνουσιν οἴνῳ μεμιγμένῳ ἐπ' αὐτῶν καὶ πέπτουσιν ὠφελούμενοι. τεκμήριον δ' ἐστὶν ἐπ' αὐτῶν τῆς σωτηρίας ὅταν ἄρξωνται ἰχθύας προσφέρεσθαι.

Περὶ φρύνου. κεφ. σοδ.

Φρύνος ἢ βάτραχος ἕλειος προσενεχθείς, ἐπιφέρει οἰδήματα σώματος μετὰ ὠχρότητος ἐπιτεταμένης. ὡς δοκεῖν πύξῳ ἐοικέναι. δύσπνοιάν τε καὶ δυσωδίαν ὀδωδέναι τὸ στόμα. καὶ λυγμὸς αὐτοῖς ἕπεται. ἐνίοτε δὲ καὶ σπέρματος ἀπροαίρετος ἔκκρισις. εὐβοήθητοί τε τυγχάνουσι μετὰ τὸν ἔμετον λαμβάνοντες ἄκρατον πολύν. καὶ καλάμου ῥίζης ∠ β. ἢ κυπέρου τὸ αὐτό. δεῖ δὲ αὐτοὺς καὶ ἀναγκάζειν συντόμως περιπατεῖν καὶ τρέχειν διὰ τὸ ἐν αὐτοῖς ναρκῶδες. λούειν τε καθ' ἑκάστην ἡμέραν.

Περὶ βδέλλας. κεφ. σοε.

Βδέλλας τὰς καταπινομένας σὺν τῷ ὕδατι καὶ προσφυομένας τῇ καταπόσει τῷ στόματι τῆς κοιλίας, ἑλκούσας τὰ μέρη, καὶ φαντασίαν ἐκμυζήσεως παρεχούσας, ἅπερ καὶ σημεῖόν ἐστι τοῦ βδέλλας καταπεπόσθαι, ἀποβάλλει ἅλμη καταρροφουμένη. καὶ ὁ τῆς κυρηναϊκὸς ἢ φύλλα σιλφίου. ἢ τεύτλου σὺν ὄξει. ἢ χιὼν σὺν ὀξυκράτῳ πινομένη. ἀναγαργαρίζεσθαί τε νίτρον σὺν ὕδατι. καὶ χάλκανθον σὺν ὄξει ἀνεθέντι. τὰς δὲ ἐν τῷ βρόγχῳ προσφυείσας ἐμβιβάσας εἰς ἔμβασιν θερμήν, δίδου ψυχρὸν ὕδωρ ἐν τῷ στόματι διακρατεῖν. καὶ ἐξελεύσονται. προνοητέον δὲ καὶ τῶν ἐπ' ὠφελείᾳ διδομένων, ἐπιφερόντων δὲ πολλάκις κίνδυνον οὐ χείρονα τῶν ἄλλων φαρμάκων ὡς ἐλλεβόρου λευκοῦ καὶ θαψίας καὶ ἐλατηρίου. καὶ ἀγαρικοῦ τοῦ μέλανος. πνιγμὸν γὰρ ὑπερφέρει ταῦτα ἢ ὑπερκάθαρσιν. θεραπευόμενα δὲ ὡς προείρηται ἐπὶ μηκώνων καὶ τῶν ὁμοίων. τὰς δὲ ὑπερκαθάρσεις τοῖς δυναμένοις ἐπέχειν τὰς ἐκκρίσεις στελοῦμεν. καὶ τῶν μὲν δοκούντων ἐπ' ὀλίγον βλάπτειν, ἐνίοτε δὲ κινδύνους ἐπιφερόντων, οὐκ ἀμελητέον. ὧν ἐστι τὸ ἄγριον πήγανον καὶ τὸ μελάνθιον καὶ οἱ νεαροὶ πατητοί.

Περὶ ἄξους. κεφ. σοϛ.

Ἄξις. ἄνθος ἐστὶν ἀκάνθης τῆς καλουμένης ἄξου. ἐφ' ὧν ἔμετος μόνος παραληφθεὶς ἀποκαθίστησι τοὺς λαμβάνοντας.

Περὶ

Περὶ ὕδατος ψυχροῦ. κεφ. ροζ.

Καὶ τὸ ψυχρὸν ὕδωρ ἀθρόον ποθὲν ἢ ἄκρατος πολὺς καὶ γλυκὺς οἶνος ποθεὶς, μάλιστα ἀπὸ βαλανείου ἢ δρόμου καὶ τῶν συντόνων γυμνασίων, πνιγμοὺς καὶ ἀλγήματα ἐπιφέρει. ἐφ᾽ ὧν φλεβοτομία ταχέως παραληφθεῖσα καὶ κένωσις λύει τὸν ἐπηρτημένον κίνδυνον. Καὶ περὶ μὲν τῶν σημείων τοῖς λαβοῦσι τὰ θανάσιμα τῶν φαρμάκων, καὶ τῆς ἁρμοζούσης αὐτοῖς θεραπείας, ἔτι δὲ προφυλακτικῆς ἀγωγῆς, ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω. ὑπογράψομεν δὲ καὶ τὰς ἀντιδότους ἀναγκαιότατα καὶ γενναιότατα βοηθούσας αἷς ἐχρήσαντο. τῇ τε μιθριδατείῳ. καὶ τῇ δι᾽ αἱμάτων καὶ τῇ διὰ σκίγκων. ἃς διὰ τὸ ἐν τοῖς ἀντιδότοις ἀκριβέστατα ἀναγεγράφθαι, παρῃτησάμην ἀναγράφειν ἐνταῦθα.

ΠΕΔΑΚΊΟΥ ΔΙΟΣΚΟΡΊΔΟΥ ἈΝΑΖΑΡΒΈΩΣ ΒΙΒΛΊΟΝ Ζ΄.

Περὶ ἰοβόλων. ἐν ᾧ καὶ περὶ λυσσῶντος κυνός. κεφ. ροη.

Τὸ μὲν περὶ τῶν ἰοβόλων ζώων καὶ θανασίμων φαρμάκων λόγον προτιθέμεθα διελθεῖν, εἰς συμπλήρωσιν τοῦ περὶ ἰοδευτικοῦ τόπου. καὶ οὐδενὸς τῶν ἄλλων ἧττον ἀναγκαῖόν ἐστι τοῖς ἰατρεύουσιν. ἐπειδὴ περὶ τῶν κινδύνων καὶ περιωδυνῶν. καὶ ἀλγηδόνων. καὶ πλείστων ἄλλων κακῶν ἀπαλλάσσεσθαι τοὺς ἀνθρώπους συμβαίνει διὰ τῶν ἐν αὐτῷ παραδιδομένων. καὶ δὲ τὸν λόγον τοῦτον μερίζεται δίχα καθάπερ ἐν ἀρχῇ προανεπεφώνηται. καὶ ὁ μὲν περὶ τῶν ἰοβόλων, προσαγορεύεται θηριακός. ὁ δὲ περὶ τῶν θανασίμων ἀλεξιφάρμακος. ὃν τάξαντες δὴ, προδείξομεν τὰ εἰωθότα παρακολουθεῖν. τά τε δυνάμενα βοηθεῖν πρὸς ἕκαστον αὐτῶν. δεῖ δὲ πάντα πρόχειρα τὸν τεχνίτην ἔχειν. διὰ τὸ κατεπείγειν πολλάκις τὴν χρείαν. ὀλίγα μὲν γὰρ καὶ τῶν ἰοβόλων καὶ τῶν θανασίμων χαλεποὺς καὶ ἐξ ἀναβολῆς φέρει τοὺς κινδύνους. τὰ πολλὰ δὲ εὐθέως. καὶ οἱ διὰ ἔμφυτον πονηρίαν ἐπιβουλεύοντες ἑτέροις, ἀνυπέρθετον τὸ κακὸν ἀπεργάζεσθαι βούλονται. καὶ οἱ διὰ μοχθηρὰν συνείδησιν ἢ χαλεπὴν περίστασιν ἑκουσίως προσενεγκάμενοι θανάσιμα, εἶτα φωραθέντες ἢ μετανοήσαντες ὀξυτάτης δέονται βοηθείας. καὶ πολέμιοι δὲ τόξων χρίοντες βέλη καὶ φρέατα καὶ πηγὰς δηλητηρίοις διαφθείροντες φαρμάκοις, ἀνυπέρθετον μηχανῶνται τοῖς ἐναντίοις τὸν θάνατον. ἐφ᾽ ὧν οὐκ εὐθὺς ἀλλ᾽ ἑστέρον ἀπαντᾶν τὸ κακὸν πέφυκεν, εἰ μὴ παραχρῆμα παραληφθείη τοῖς βοηθήμασιν, ἀνόνητος ἡ εἰσαῦθις ἐπικουρία, τῆς φθοροποιοῦ δυνάμεως καταδραξαμένης τῶν σωμάτων. διόπερ οὐ χρὴ ὅπως ἔτυχε καὶ τὴν ἐν τούτοις ποιητέον ἐνδέχειαν. ἵνα ὅπερ ἐν τοῖς ἄλλοις, τοῦτο καὶ ἐνταῦθα ἡ τέχνη παρέχῃ τοῖς ἀνθρώποις τὴν σωτηρίαν. παρὰ μὲν οὖν τοῖς ἀρχαίοις τοῦ θεραπευτικοῦ μέρους ὑπελαμβάνετο εἶναι ὁ λόγος. οἱ δὲ νεώτεροι αὐτὸν ἐχώρισαν. προφυλακτικὸν καὶ προφυλακτικὴν ὀνομάζοντες. τοῦ δὲ ὑγιεινοῦ καὶ τοῦ θεραπευτικοῦ μέσον τάξαντες. μικρᾷ καὶ παντάπασιν ἐπιπολαίῳ πλανηθέντες πιθανότητι. φασὶ γὰρ γίνεσθαι τρεῖς καταστάσεις τοῖς ἀνθρωπίνοις σώμασι. μίαν μὲν, καθ᾽ ἣν ὑγιαίνομεν. ἑτέραν δὲ καθ᾽ ἣν νοσοῦσι. τρίτην δὲ μέσην ἑκατέρων. καθ᾽ ἣν δοκοῦσι μὲν ὑγιαίνειν, εὐεμπτώτως δὲ εἰς τὰ πάθη καὶ τοὺς κινδύνους ἔχουσι, διά τινα φθοροποιὸν ἐγκειμένην τοῖς σώμασι δύναμιν. ὡς ἐπὶ τῶν ὑπὸ κυνὸς λυσσῶντος δεδηγμένων θεωρεῖται καὶ μήπω πεπτωκότων ὑδροφόβῳ. καὶ τῶν κανθαρίδας εἰληφότων μηδὲ περιωδυνωμένων ἢ δυσουρούντων. ἀναλόγως οὖν ταύταις ταῖς τρισὶ καταστάσεσιν, εἰς τρία διῃρῆσθαι τὴν τέχνην. εἰς τε τὸ ὑγιεινὸν ὃ διατηρητικόν ἐστι τῆς ὑγείας. καὶ εἰς τὸ προφυλακτικόν. ὅπερ κωλυτικόν ἐστι τῆς εἰς τὰς νόσους ἐμπτώσεως καὶ εἰς θε

ραπευτικόν. διαλύεται τὰ πάθη. ῥητέον δὲ πρὸς αὐτούς, ὅτι πρῶτον μὲν κατὰ τὴν ὑποβολὴν ταύτην, οὐχὶ τρεῖς καταστάσεις περὶ τὸ σῶμα. ἀλλὰ τέσσαρες εἶναι λέγονται. ὡς γὰρ εἰσί τινες οἱ μήπω μὲν νοσοῦντες, ἐπιτηδείως δὲ πρὸς τοῦτο διακείμενοι διὰ τὴν ὑποκειμένην αἰτίαν, οὕτως εἰσί τινες οἱ μηκέτι νοσοῦντες, μήπω δὲ τὴν ὑγείαν εἰληφότες, ὅπερ ἰδεῖν ἐστιν ἐπὶ τῶν ὑπογύως ἀπηλλαγμένων τῆς νόσου. ἀναλήψεως δὲ καὶ ῥώσεως δεομένων. ἀλλ' ὅνπερ τρόπον ἡ ἐπιμέλεια τοῦ θεραπευτικοῦ μέρους τῆς τέχνης ἐστὶ, τὸν αὐτὸν τρόπον καὶ προφυλακτικὸν ὑπὸ τοῦτο τετάχθαι προσήκει. βοηθήμασι χρώμεθα καὶ τοῖς σφοδροτάτοις ἐν τῇ προφυλακῇ, κατασχάσματι βαθυτέρῳ. καὶ καύσεσι καὶ περικοπῇ καὶ δηκτικοῖς ἐπιθέμασι καὶ προποτισμοῖς. καὶ ἄλλοις πλείοσιν. ἀλλά γε οὕτως εἰσί τινες ἀγνώμονες, ὥς μὴ δὲ βοηθήματα καλεῖν τὰ προφυλακτικά. οὐ ῥᾴδιον εἰπεῖν καθ' ὅντινα λόγον. καὶ τὸ ὄνομα μὲν γὰρ προφυλακή. καὶ ὁ τῆς ἐνεργείας δὲ τρόπος τοῦτο αὐτὸ πάντως βοήθημα ἀποδείκνυσι. πῶς δὲ οὐχ ὑποπτεύουσι τῇ διαιρέσει καὶ τοὺς ἐν ταῖς λοιμικαῖς περιστάσεσιν, οὔπω μὲν ἑαλωκότας πάθει. διακειμένους δὲ πρὸς τοῦτο ἐπιτηδείως πως διὰ τὴν ἐκ τοῦ περιέχοντος ἀφορμήν. εἴποι δ' αὖ τις καὶ τὴν τῶν ὑγιαινόντων παραγγελιῶν ἀγωγὴν, οὐδὲν ἕτερον ἢ προφυλακτικὸν ὑπάρχειν. δυσπαθῆ γὰρ τὰ σώματα καὶ στερεὰ παρασκευάζειν πειρώμεθα χάριν τοῦ δυσάλωτα γίνεσθαι ταῖς νόσοις. τὸ δὲ κυριώτατον ῥητέον ἐστί. τὰ μέρη τῆς ἰατρικῆς, οὐχὶ ταῖς καταστάσεσι τοῦ σώματος ἀναλόγως δεῖν εἰρῆσθαι. ἀλλὰ φυσιολογεῖν διὰ τὸ σημειωτικὸν ἰδίᾳ ἕκαστον τῶν ἄλλων. ὡς ἐν τοῖς οἰκείοις τόποις ὑποδείκνυμεν. πρὸς τούτους μὲν οὖν οὐ πλείονα ῥητέον. ἐκεῖνο δὲ μᾶλλον παρασημειωτέον. ὅτι καλεῖται μὲν ἀναιτιολόγητα τὰ ἀπὸ τῶν ἰοβόλων ζώων. καὶ τὰ ἀπὸ τῶν θανασίμων συμβαίνοντα φαρμάκων, καὶ πρὸς ταῦτα βοηθεῖ. διὰ τοῦτό γε καὶ παρατηρητικῆς τυγχάνει ἀναλογιστικῆς τε τέχνης προσπεσούσης ἀπόρημα. ἣν δὴ ὁ λόγος πεπίστευται. οὐδὲ γὰρ ἐν τῷ καθάπαξ τοῦτο ἦν ἀληθές. ἀλλ' ἀεὶ τὸ περιέλκον καὶ μηδεμίαν χρείαν ἐπί τινα τῶν ἀναγκαίων παρεχόμενον δυσόχαστον. εἰ καὶ τελέως ἀναιτιολόγητον ὑπάρχει κατὰ τὰς ἰδιότητας. τοῦτο δὲ ἐπὶ τῶν θανασίμων φαρμάκων καὶ τῶν ἰοβόλων ζώων εἰωθὸς ἀποβαίνειν. τὸ μέντοι ἄχρηστον εἰς τὰ ἔργα, καὶ τὸ παρέχοντας τοῦ θεραπεύειν ἀφορμὰς, οὔτε ἀκατάληπτόν ἐστιν, οὔτε ἀναιτιολόγητον. καὶ μαθών τις ὁρμώμενος ἀπ' αὐτοῦ, πίστιν καὶ παρρησίαν ἔχειν διαβεβαιώσαιτο περὶ τῆς καταλήψεως τῶν ἀδήλων. διαφέρουσι μὲν γὰρ ταῖς αἰσθήσεσιν ἀπὸ τῶν ἰδίων διὰ σμικρότητα. καταλήψεως δὲ ἐναργοῦς ἐξ ἀλλήλων τυγχάνουσιν. ἱκανῶς δὲ ἐφώδευσε τοὺς τρόπους Διοκλῆς ἐν τῷ πρὸς Πλείσταρχον ὑπομνήματι. γράφων ταῦτα κατὰ λέξιν. γνοίη δ' ἄν τις τοῦτο καὶ ἐπ' ἄλλων οὐκ ὀλίγων, καὶ ἐπὶ τῶν ἐχιδνῶν ἢ σκορπίων καὶ ἑτέρων τοιούτων ἀτενίσας, ὅσα ἄδηλα καὶ μικρὰ τὸ γένος ὄντα, μεγάλων αἴτια κινδύνων καὶ πόνων γίνεται. ὧν οὐδὲ ἰδεῖν ἔνια ῥᾴδιον παρά τινα σμικρότητα καὶ ἰσχὺν ἀπολειπομένην αὐτοῖς ἀπὸ τῶν ἄλλων θηρίων. ὁπηλίκον γάρ τι νομίζειν τὸ μέγεθος, ὅσον ἀπὸ τῆς πληγῆς τοῦ σκορπίου καὶ τῶν ἄλλων τῶν τοιούτων τῇ σαρκὶ λυμαινομένων. ὧν τὰ μέν ἐστι ποιοῦντα πόνον ἰσχυρόν. τὰ δὲ, σήποντα. τὰ δὲ, κτείνοντα συντόμως. ἢ τὸ διὰ τοῦ φαλαγγίου δήγματος ἐνιέμενον, καὶ ὅλον τὸ σῶμα διαπονούμενον. οὐδὲ γὰρ αὖ διαγνῶναι τὸ μέγεθος αὐτῶν δύναιτό τις, διὰ τὸ παντάπασιν εἶναι μικρόν. ὅτι μὲν οὖν πρὸς τὰς διαθέσεις ταῦτά ἐστιν, ὁμολόγηται παρὰ πάντων. ὅτι δὲ καὶ ἀκριβῶς κατείληπται τῷ τὴν δύνα-

μὲν αὐτῶν λέγεσθαί τινα φθοροποιόν, ἥτις καταμιγνυμένη τοῖς σώμασιν αἰτία τῶν συμβαινόντων κακῶν γίνεσθαι συγκεχώρηται, καὶ τοῦτο πεπίστευται. καὶ οὐδεὶς ἂν οὕτως εὑρεθείη φιλόνεικος, ὃς ἄλλοθεν φήσαι τὰς ὀχλήσεις καὶ οὐχὶ διὰ τῆς φθοροποιοῦ καθαπτομένης τῶν σωμάτων μόνον ἀπὸ μέρους συμπίπτειν. τοῦτο γὰρ ἦν τὸ πρὸς τὰ ἔργα τῆς τέχνης χρησιμεῦον, κατὰ πάρεργον, τὸ ἔργον τοῦτο ποιούμενον ὑπαγορεύειν ὥστε ἡμᾶς μηδὲ βλάπτεσθαί τι κατὰ πάντα ὑπὸ τῆς κατὰ τὴν ἰδιότητα ἀκαταληψίας τῆς κοινῆς αἰτίας. καὶ τότε ἐνδείκνυσθαι δυναμένης βεβαίως κατειλημμένης. διὸ καὶ ὁ Ἐρασίστρατος ἐπισκώπτων τὴν αὐθάδειαν τῶν ἐμπειρικῶν, αἰτίαν τοῖς ἀναιπολογήτοις ἀνέθηκεν. οὐ συγχωρῶν αὐτοῖς τὴν αἰτίαν τὴν ἐπαναβεβηκυῖαν καὶ καθολικὴν, ἄληπτον ἐπὶ τῇ νόσῳ ὑπάρχειν. τῇ τε περὶ αἰτίων γραφῇ ταύτην διαλυκαίνων, τῷ γε μὴ λέγειν ἐπὶ τίνων ἀρκούμεθα τῇ τετριμμένῃ θεραπείᾳ. οἷον ἐπὶ τῶν θηριοδήκτων καὶ θανασίμων καὶ ἐπὶ τῶν λοιπῶν, ἀρκεσθησόμεθα τῇ παρατηρήσει τῆς τῶν αἰτίων προσλήψεως χωριζόμενοι τελέως. πρῶτον μὲν γὰρ κατὰ γένος οὐ καταληπτά εἰσιν. ὅτι μὲν γὰρ δύναμις ὑπάρχει φθαρτικὴ, καὶ τῶν ὑποκειμένων ἀλλοιωτικὴ ὥστε ἀναιρεῖν ἐκ τῶν κατὰ γένος οὐ μὴν κατ᾽ εἶδος, ὑπογράφει θεραπείαν. δι᾽ ἧς ταῦτα ἀμβλυντέον καὶ κατεργαστέον. ὅτι δὲ φησὶν ἦλθέ τις ἐφ᾽ ὕδωρ γλυκὺ καὶ πότιμον, καὶ πρὸ τῆς παρατηρήσεως ἐπέμενον διὰ τάσιν τοῦ πεπληγότος, ἢ δεδειγμένου μέρους ἀποθλασμὸν, σικύας προσβολὴν, ἐκτομὴν καυτηρίων, φαρμάκων τὸ αὐτὸ δυναμένων ἐπίθεσιν, τὸ τελευταῖον ἀποκοπὴν τοῦ μέρους, ἀναλογίσασθαι τῶν πεφυκότων φαρμάκων εἰς τὴν ἐπιφάνειαν φέρεσθαί τινα, τῇ ἐνιεμένῃ εἰς τὰ κατὰ βάθος ἐναντιοῦσθαι φθορᾷ. ταῦτα μὲν οὖν δι᾽ ὧν εἴρηκεν Ἐρασίστρατος πάντα εἴρηκε καλῶς καὶ τοῖς ἔργοις ἀκολούθως. θαυμάζειν δὲ ἐστὶν ἐπὶ τῶν μεθοδικῶν, οἵτινες οὐ συγχωροῦσιν αἰτίαν εἶναι τὴν φθοροποιὸν ἐνιεμένην δύναμιν ἐκ τῶν ἀπὸ τῆς γινομένων ὀχληρῶν. ἀλλὰ τρόπον μὲν ἀνοήτως οὕτω τῷ ὀνόματι προσέχουσι. φθοροποιὸς γὰρ καὶ παρ᾽ αὐτοῖς ἄντικρυς ἡ ἐνιεμένη δύναμις προσαγορεύεται. τὸ δὲ φθοροποιὸν εἶναί τι, αἰτίας οὐκ ἄλλου τινὸς ἔργον ἐστί. φασὶ δὲ τὸ μὲν ὄνομα τὸ μαρσίππος καὶ τὸ ἀνακαλύπτειν, τοῖς λοιποῖς πᾶσι παραπλήσιον ὑπάρχειν. ἐφ᾽ ὧν μέρη τινὰ τῶν λέξεων, οὐχ ὅτι κατὰ δύναμιν, ἀλλὰ κατὰ ψιλὴν περιείληπται τὴν ἐκφοράν. ὥσπερ γὰρ τῷ μαρσίππος καὶ τῷ ἀνακαλύπτειν, ὡς τὰς κυρίας καὶ προηγουμένας οὐκ ἔχει σημασίας, οὕτω γε ἐν τῷ φθοροποιεῖν παρελκόντως καὶ οὐ κατὰ δύναμιν ἐντέτακται. μεταβαίνουσι δὲ ἐνταῦθα ἐπὶ τὰς τῶν αἰτίων διαφοράς. καὶ λέγουσιν ὅτι τῶν αἰτίων, τινὰ μὲν ἐστὶ τὰ προκατάρξαντα. ἃ ποιήσαντα πάθος χωρίζεται. οἷον, κόπος. καὶ ψύξις. ἔγκαυσις, καὶ τὰ παραπλήσια. τὰ δὲ, συνεκτικὰ διὰ τὸ ποιεῖν τὸ πάθος καὶ παραμένειν. τουτέστιν ὧν μὲν παρόντων τὰ ἀποτελέσματα πάρεστιν. αὐξανομένων δὲ αὔξεται καὶ μειουμένων μειοῦται. καὶ παυσαμένων παύεται. καὶ αὐτοτελῆ δύναται εἶναι καθ᾽ ἑαυτὰ παραγινόμενα τῶν ἀποτελεσμάτων. καὶ τοιαῦται μὲν τῶν αἰτίων αἱ δοκιμώταται διαφοραί. τὸ δὲ φθοροποιὸν οὐδεμιᾶς τούτων ὑποτάσσεσθαι πέφυκε. προκαταρκτικὸν μὲν γὰρ οὐκ ἔστιν. ἐπειδήπερ τὸ πάθος αὐτὸ παραμένει καὶ τοῦ σώματος οὐ χωρίζεται. συνεκτικὸν δὲ οὐκ ἂν λέγοιτο. πλεῖστον μὲν γὰρ τοῦτο πάρεστι. καὶ καθάπερ ὑπὸ λυσσῶντος κυνὸς δεδηγμένον γίνεται. εἰ δὲ μὴ προκαταρκτικὸν γίνεται

μὴ δὲ συνεκτικὸν, οὐδὲ αὐτοτελὲς, οὐδὲ συναίτιον ἂν εἴη. εἰ δὲ ἐκ μηδεμιᾶς διαφθορᾶς τῶν αἰτίων ἄγειν δυνησόμεθα τὸ φθοροποιὸν, συγχωροῦμεν αὐτὸ μὴ δὲ αἴτιον ὑπάρχειν. τοιούτων δὲ λεγομένων καὶ ὄντων, τὸ μέν τινα τῶν ὀνομάτων ἐν αὐτοῖς μὴ ἔχειν μέρη σημαντικὰ τῶν πραγμάτων, ἀλλὰ κατὰ ψιλὴν τὴν ἐκφορὰν πεποιημένα, συγχωρητέον. ὅτι δὲ μὴ πάντα ὑποληπτέον τοιαῦτα ὑπάρχειν, ἀλλὰ παντελῶς ὀλίγα, οὐδὲ τὸ ποιεῖν ἐν τῷ φθοροποιῷ παραπλησίως τοῖς παραληφθεῖσιν ἐξενήνεκται. κυριωτάτην δὲ ἔχει τὴν σημείωσιν. ὡς γὰρ τὸ τῆς φθορᾶς ὄνομα τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς σημαντικόν ἐστιν, οὕτω καὶ τὸ ποιεῖν παραληπτέον, μηδὲν ἐν τῷ φθορὰν ἔχειν δηλοῦν. τούτου δ' εἴπερ ἐξακούουσι πάντες, τελέως ἄσημον γίνεται τοὔνομα. καὶ παραπλήσιον τῷ παιδὶ ἔχειν δίψος. εἰ δὲ διδόασιν ἀπὸ τῆς φθορᾶς ὑπὸ τι γίνεσθαι τὴν νόσον, συγχωροῦσι δηλονότι καὶ τὸ ποιεῖν, εἰ μή τι φθορᾶς ἀπεργαστικόν ἐστι. πᾶν δὲ τὸ ποιοῦν καὶ ἀπεργαζόμενόν τι, καθ' ἕκαστον αἴτιον δείκνυται τῶν ὑποκειμένων ἐν τοῖς σώμασιν. ἐπί τε τῶν ἐνιεμένων καὶ θανασίμων φαρμάκων. ἀλλὰ ὑποπίπτειν τί φασι ταῖς τῶν αἰτίων διαφοραῖς. πεπλάνηνται δὲ κἀνταῦθα διαίρεσιν ἀκριβῆ οὐκ εἰληφότες. λέγεται δὲ καὶ παρὰ τοῖς δογματικοῖς αἴτιον ὑπάρχειν τὸ αὐτὸ κατὰ μέν τι παρασκευαστικόν. κατὰ δέ τι συνεκτικόν. ὡς βουβώνων ἕλκος τῶν βουβώνων πυρετοῦ. καὶ τὸ συνεστάμενον τοῦ ἀποτελεσματικοῦ, χωριζόμενόν τε ὡς πώματα κατὰ τάγματος. τὸ καθόλου δὲ ὅταν τι κατὰ τὴν ἑαυτοῦ φύσιν αἴτιον ὑπάρχῃ, μὴ περιέχηται δὲ ἔν τινι διαιρέσει, μοχθηρὸν μὲν οὐχὶ δὲ καὶ αἴτιον τῶν ὁμογενῶν περιγέγραπται φύσεως. ὅτι δὲ τὸ φθοροποιόν ἐστιν αἴτιον, ἐλέγχεται μὲν καὶ ἀπὸ τοῦ ὀνόματος, δείκνυται δὲ ἐναργέστερον ἐπὶ τῶν συμβαινόντων. τί γὰρ αἴτιον ὑπέλαβον εἶναι μετὰ τὴν ἐκ τοῦ δακέτου πληγὴν, ἢ τὴν ἐπιγινομένην ὑπὸ τοῦ ζῴου δύναμιν, καὶ τὸν εἰς τὰ σώματα βαλλόμενον ἰὸν, μήτε ψύξιν, μήτε ἔγκαυσιν, μήτε ἐκκοπὴν, μήτε ἀπεψίαν, μήτε ἄλλο τι παραπλήσιον ἔχοντες αἰτιᾶσθαι. ἐπεὶ δὲ καὶ ταῖς διαφοραῖς χαίρουσι τῶν αἰτίων, τὰ μὲν καλοῦντες συνεκτικὰ, τὰ δὲ προκαταρκτικὰ, λεκτέον αὐτοῖς ὅτι καθάπερ δὴ τούτων αἴτιόν ἐστι τὸ προκαταρκτικόν. ῥηθήσεται δὲ ἀπὸ τοῦ προάγειν τοῦ ἀποτελέσματος τὸ τὴν προϋπόστασιν λαμβάνον τοῦ σώματος. συνεκτικὸν δὲ ἐπειδὴ τῶν παθῶν παρόντων καὶ αὐτὸ πάρεστι. καὶ χωρισθέντος αὐτοῦ, χωρίζεται καὶ τὰ συμβαίνοντα περὶ αὐτό. περὶ τούτων μὲν οὖν οὐ πλείω ῥητέον. θετέον δὲ ἔσωθεν ἐναργεστάτην φθοροποιὸν δύναμιν αἰτίαν εἶναι. καὶ τὸν προηγούμενον σκοπὸν τοῦτον ποιητέον. καὶ πρὸ μὲν τῆς κατασκέψεως τῶν παθῶν, ποικίλως διαγωνιστέον μέχρι τοῦ παντελῶς αὐτὴν ἀποσκεδασθῆναι τῶν σωμάτων, τοῦτο μὲν ὑπεξαιρουμένην δι' ὧν εἰσῆλθε μερῶν, τοῦτο δὲ κρατουμένην περὶ ἐκεῖ καὶ μάλιστα οἰκείῳ τόπῳ, πρὶν εἰς τὸ βάθος ἀπελθεῖν τῶν σπλάγχνων ἅψασθαι. τοῦτο δὲ ἀποπλυνομένην ἢ ἐπικιρναμένην, ἐπειδὰν φθάσῃ χωρεῖν διὰ τῶν σωμάτων. ὅτε μὲν οὖν ὑπεξαίρεσις αὐτοῖς κομιδῇ ἐπὶ τῶν θανασίμων φαρμάκων δι' ἐμέτων γίνεται. ἐπὶ δὲ τῶν ἰοβόλων διὰ τοῦ κατασχασμοῦ, καὶ σικυῶν περιβολῆς. ἐκμυζήσεως καὶ περισαρκισμοῦ. ὅτε δὲ δι' ἀκρωτηριασμοῦ. ἡ δὲ κατοχὴ καὶ διακράτησις, διὰ κλύσεων καὶ διὰ δριμέων ἐπιθέσεως φαρμάκων. ταῦτα δὴ κρατεῖν ὁμοῦ καὶ ἀποπλύνειν δύναται τὸν ἰόν. ἡ σβέσις δὲ καὶ ἡ ὑποκράτησις δι' ἀκρατοποσίας ἀκρά-

τοῦ τε γλυκέως· ἢ καὶ ἐκ τῶν ἐναντίων δριμυφαγίας. ἐπὶ τέλει δὲ συνεργεῖ τούτοις ἡ κάθαρσις κοιλίας· καὶ ἱδρωτοποιΐα. καὶ τινα ἄλλα κοινῶς, καθὼς κατὰ μέρος ἐπιδείξομεν. δεῖ δὲ οὐ μόνον τὴν φθοροποιὸν ὕλην ποιεῖσθαι σκοπὸν, ἀλλὰ καὶ τὸ μέγεθος αὐτῆς καὶ τὸν χρόνον. καὶ γὰρ παρὰ ταῦτα πλείστην ὅσην διαφορὰν τὰ βοηθήματα λαμβάνει. παρὰ μὲν τὸ μέγεθος, ἐπειδὴ παρὰ τῶν δηλητηρίων καὶ τῶν ἰοβόλων, τὰ μὲν, δι᾽ ἐγερτικὰ κινδύνων γίνεται. τὰ δὲ, σηπεδόνων βαθυτέρων ἢ ἐπιπολαιοτέρων. τὰ δὲ, περιωδυνιῶν σφοδροτέρων ἢ ἀμυδροτέρων. τὰ δὲ, ἄλλων δυσχερημάτων ἧσσον ἢ μᾶλλον ὀχλούντων. δεῖ δὲ πρὸς τὰ κίνδυνον ἔχοντα, διὰ τῶν ἀγωνιστικωτέρων ἀγωνίζεσθαι βοηθημάτων· πρὸς δὲ, τὰ ἧσσον χαλεπὰ διὰ τῶν ἐπιεικεστέρων. ἄτοπον γὰρ ἐπὶ μὲν τῶν μειζόνων μακροτέροις ἂν οὕτω τύχῃ χρώμενον τοῖς βοηθήμασι, κινδύνῳ τὸν θεραπευόμενον περιβάλλειν. ἐπὶ δὲ τῶν μικροτέρων διὰ ἀποτόμου τῆς βοηθείας μάτην αἰκίσασθαι τὸ σῶμα. πρόχειρος δὲ καὶ ὁ ἀπὸ τῶν χρόνων ἐστὶν ὁρισμός. ὁ μὲν γὰρ ὀξέως καὶ παραχρῆμα. καὶ τὰς ὀχλήσεις καὶ τοὺς κινδύνους ἐπιφέρει. ὁ δὲ ἐξ ἀναβολῆς καὶ χρόνου πλείονος ἢ ἐλάττονος. προσήκει τοίνυν τοῖς μὲν ὀξέσι, κατεσπευσμένως βοηθεῖν καὶ διὰ πολλῶν ὁμοῦ. τοῖς δὲ, σχολαιοτέρως. ταυτὶ μὲν οὖν ὡς ἐν τεχνολογίᾳ μετρίως ὥρισται. προΐωμεν δὲ ἑξῆς ὡς ἐπὶ κατὰ μέρος.

Σημεῖα κυνὸς λυσσῶντος καὶ τῶν ὑπ᾽ αὐτοῦ δεδηγμένων. κεφ. οθ.

Τὸν περὶ τῶν λυσσοδήκτων λόγον προετάξαμεν τῶν ἄλλων. ἐπεὶ καὶ τὸ ζῶον πολύ τε καὶ σύνηθές ἐστι. καὶ συνεχῶς ἁλίσκεται τῇ λύσσῃ ὁ κύων καὶ ἀπόλλυται. καὶ δυσφύλακτον καθέστηκε. καὶ ὁ ἀπ᾽ αὐτοῦ κίνδυνος ἀπαραίτητός ἐστιν εἰ μὴ πολλοῖς χρήσαιτο τοῖς βοηθήμασι. λυσσᾷ δὲ ὁ κύων ὡς τὸ πολὺ μὲν ἐν τοῖς σφοδροτάτοις καύμασιν. ἐνίοτε δὲ καὶ ἐν τοῖς ἐσχάτοις μόνοις κρύεσι. λυσσήσας δὲ ἀποτρέπεται καὶ βρῶσιν καὶ πόσιν. καὶ φλέγμα πολὺ ἀφρῶδες ἐκ τοῦ στόματος καὶ τῶν ῥινῶν προβάλλει. καὶ πονηρὸν βλέπει καὶ στυγνότερον τοῦ συνήθους. ἐφορμᾷ δὲ χωρὶς ὑλακῆς πᾶσιν ὁμοίως καὶ θηρίοις καὶ ἀνθρώποις πᾶσί τε συνήθεσι καὶ ἀγνώστοις δάκνων. καὶ παραχρῆμα μὲν οὐδὲν σκληρὸν ἐπιφέρει. πλὴν ὅσον ὀδύνην τὴν ἐκ τοῦ τραύματος. ὕστερον δὲ ἐμποιεῖ πάθος τὸ καλούμενον ὑδροφοβικόν. συμπίπτει δὲ μετὰ σπασμῶν καὶ ἐρυθήματος τοῦ ὅλου τοῦ σώματος. μάλιστα δὲ ὅλου τοῦ προσώπου. καὶ μάλιστα ἀπὸ ἱδρώσεως καὶ ἀπυρίας. καὶ τινὲς μὲν φεύγουσι τὴν αὐγήν. τινὲς δὲ τρύχονται συνεχῶς. ἔνιοι δὲ ὑλακτοῦσιν ὥσπερ κύνες. καὶ δάκνουσιν ἐπιόντες. καὶ δάκνοντες, αἴτιοι τοῦ αὐτῶν πάθους κατέστησαν. εἰ μὴ καθ᾽ ἱστορίαν παρειλήφαμεν περιγενέσθαι ἕνα ἢ δεύτερον. ὁ γὰρ εὔδημος περιγεγονότα τινὰ φησί. καὶ θεμίσων· οἱ μὲν, λέγουσι τῷ πάθει ἐνσχεθέντα περιπεσεῖν καὶ σωθῆναι. οἱ δὲ, φίλῳ ὑδροφοβιῶντι προσκαρτερήσαντα προθύμως καὶ συμπαθῶς, εἰς τὴν ὁμοίαν ἐμπεσεῖν διάθεσιν. καὶ πολλὰ κακοπαθήσαντα σωθῆναι. τὸ μὲν οὖν πάθος ἐστὶν ἀργαλέον. πρὸ δὲ τῆς πείρας αὐτοῦ, πολλοὺς καὶ αὐτοὶ περιεσώσαμεν. καὶ ὑπὸ ἄλλων ἰατρῶν σωθέντας ἔγνωμεν.

Θεραπεία τοπικὴ τῶν ὑπὸ λυσσῶντος κυνὸς δηγμάτων. κεφ. π.

Τῆς θεραπείας ἡ μέν ἐστι κοινή· καὶ χρηστέον αὐτῇ ἐπὶ πάντων τῶν ὑπό τινος ἰοβόλου ζώου δεδηγμένων. ἡ δέ τις ἰδία τῶν λυσσοδήκτων. τοῖς μὲν γὰρ ἄκρως ὠφελεῖν εἰθισμένη. τοῖς δὲ ἀπὸ πολλοῦ δηχθεῖσιν ἀνάρμοστος. καὶ πρῶτόν γε αὐτὴν ἐκθέμενοι, μετὰ τοῦτο καὶ

τὴν κοινὴν ἐκτροχάσομεν. δεῖ τοίνυν καρκίνους ποταμίους ὑπὸ κληματίδος λευκῆς ἀμπέλου καῦσαι. καὶ τὴν τέφραν αὐτῶν λειοτριβήσαντα ἔχειν ἀποκειμένην. ὁμοίως δὲ καὶ ῥίζαν γεντιανῆς ἀποθέσθαι κεκομμένην καὶ σεσησμένην. ὁπότε δέ τις δηχθείη ὑπὸ λυσσῶντος κυνὸς, εἰς οἴνου ἀκράτου κυάθους τρεῖς ἐμβάλλειν δύο μὲν κοχλιάρια τῆς τῶν καρκίνων τέφρας. ἓν δὲ κοχλιάριον τῆς γεντιανῆς. καὶ ἐγκυκήσαντας ὡς ἐν ἀλφίτου δεδόσθαι μέτρῳ, πίνειν ἀπὸ τῆς α΄ ἡμέρας μέχρι τεσσάρων ἡμερῶν. ἀπαρχῆς μὲν οὖν διδόμενον τὸ φάρμακον, τοῦτον προσφερέσθω τὸν τρόπον. εἰ δὲ ἡμέραι παρεληλύθασι δύο ἢ τρεῖς ἀπὸ τῆς δήξεως, ἐγχειροῦντας τῇ θεραπείᾳ, διπλάσιον δεῖ διδόναι ὅσον ἐξαρχῆς εἰρήκαμεν. τὸ μὲν ἄριστον τῶν τῶν λυσσοδήκτων βοηθημάτων δὴ καὶ μόνον ἐνίοις ἤρκεσε τοῦτό ἐστι. καὶ χρηστέον αὐτῷ μετὰ πεποιθήσεως. ἕνεκα δὲ τοῦ καὶ δι᾽ ἄλλων ἠσφαλίσθαι πρὸς ἄφυκτον δοκοῦντα κίνδυνον, οὐδὲν τὸ κωλῦον ἐστὶ καὶ τοῖς λοιποῖς χρήσασθαι. αἱρετώτερον δὲ διακενῆς ἂν οὕτω τύχῃ τῶν βοηθημάτων τὸ ἀπάνθρωπον ὑπομεῖναι, ἢ διὰ τὴν ὀλιγωρίαν κινδύνῳ περιπεσεῖν. οὐχ οὕτω δὲ εὐλαβητέον τὰ μεγάλα τραύματα τῶν λυσσοδήκτων, ὡς τὰ μικρὰ καὶ ταῖς ἀμυχαῖς ἐμφερῆ. διὰ γὰρ τῶν μειζόνων ἄθρουν τε καὶ πολὺ αἷμα προχεόμενον, δύναταί τι καὶ τοῦ ἰοῦ συναποκλύζειν. διὰ δὲ τῶν μικροτέρων οὐδαμῶς. καὶ ἐκ μὲν τῶν μειζόνων τὰς ἀφισταμένας σάρκας αὐτόθεν ἀφαιρετέον. καὶ τὰ χείλη περιγλυπτέον διὰ τῆς ἀκμῆς. ἀνατεθείσης δὲ τῆς σαρκὸς ἀγκίστρῳ ἢ μυδίῳ, τὴν ἐκτομὴν ἀποτελεστέον. ἐπὶ ἀμφοτέρων δὲ τὰ ἐν κύκλῳ βαθυτέραις ἀμυχαῖς καταχαστέον. ὅπως ἡ τοῦ αἵματος παραπλησιωτέρα γενομένη κένωσις, ἐναντιωθήσεται τῇ τοῦ ἰοῦ διαδόσει. πολλὴν δὲ καὶ ἡ σικύα κολληθεῖσα μετὰ πολλῆς φλογὸς παράσχοι ὠφέλειαν, ὥστε λῦσαι τοῦ ἰοῦ τὴν δύναμιν.

Περὶ καύσεως. κε΄. ζπα.

Ἡ δὲ καῦσις ἀνυσιμωτάτη τῶν ὑπὸ τῶν ἰοβόλων ἐστὶ βοηθημάτων. τὸ γὰρ πῦρ πάσης δυνάμεως δυνατώτερον ὑπάρχον, ὁμοῦ μὲν κρατεῖ καὶ κωλύει φέρεσθαι τὸν ἰὸν ἐσωτέρω. ὁμοῦ δὲ τὸ κρατηθὲν αὐτοῦ μέρος τῆς ἐφεξῆς θεραπείας, καταβολὴν οὐ τὴν τυχοῦσαν ἐργάζεται. παραμενούσης τῆς ἑλκώσεως ἐπιπλεῖον. τὴν μὲν γὰρ ἔκπτωσιν τῆς ἐσχάρας μάλιστα ἐκ τούτου φροντιστέον, ὅπως μὴ τάχιον τὰ μέρη συγκλεισθείη. ἀλλ᾽ εἰ δυνατόν ἐστι πολὺ τῆς προθεσμίας τὰς ἑλκώσεις τηρητέον. καὶ ἐπὶ φλεγμαινούσας καὶ ἐπὶ ῥυπαινομένας. παρέξει δὲ αὐτοῖς τὸ τοιοῦτον τάριχος ἐπιτιθέμενον. καὶ σκόροδον ἄγριον λελειοτριβημένον. κρόμμυά τε ὡσαύτως. ὀπὸς μὲν οὖν μάλιστα ὁ κυρηναϊκὸς ἢ ὁ καλούμενος μηδικὸς ἢ παρθικός. κόκκοι δὲ πυρῶν ἐπιτιθέσθωσαν καὶ μεμασημένοι καὶ ἀμάσητοι. διαφυρώμενοι μὲν γὰρ ἀπὸ τῆς ἐμβροχῆς ἀνευρύνουσι τὰ τραύματα. τινὲς δὲ οἴονται τοὺς μεμασημένους ἀντιπαθές τι ἔχειν ἀπὸ τῶν μεμασηκότων νηστείας. οὐ μὴν τοῦτο βέβαιόν ἐστιν. ἀλλὰ εὐκαίρως αὐτοῖς χρηστέον. εἰ δὲ ὅπερ γίνεται πολλάκις, καὶ οὐλαὶ συνερχόμεναι φθάνουσι πρὸ τῶν ἡμερῶν, διὰ χειρὸς ἀναξαίνειν προσήκει. περισαρκίζοντας καὶ τέμνοντας. ἢ καὶ ἐπικαίοντας πάλιν ἐὰν οὕτω τύχῃ. παρελθούσης δὲ τῆς προκειμένης προθεσμίας, ἀφετέον μὲν ἀπουλωθῆναι τοῖς ἕλκεσιν. ἐμπλάστρῳ δὲ τῇ διὰ τῶν ἁλῶν ὅλον τὸν τόπον καταληπτέον. μετὰ ὀλίγας δὲ ἡμέρας καὶ σιναπιστέον.

Περὶ

Περὶ διαίτης τῶν ὑπὸ κυνὸς λυσσῶντος δηχθέντων. κε'. ζ πβ.

Ἡ μὲν οὖν πρώτη θεραπεία τῶν λυσσοδήκτων, τοιαύτη τίς ἐστι. δεῖ δὲ καὶ τὴν δίαιταν αὐτῶν ἐστοχάσθαι τῆς πρὸς τὸν ἰὸν ἐναντιώσεως. ἵνα ὁμοῦ μὲν ἀμβλύνῃ καὶ σβεννύῃ τὴν δύναμιν. ὁμοῦ δὲ κωλύῃ τὴν εἰς βάθος φοράν. καταλαμβανόμενα γὰρ αὐτίκα τῇ παρεισδύσει τῆς φθοροποιοῦ δυνάμεως. δύναται δὲ τούτων ἑκάτερον παρέχειν ἥ τε τοῦ οἴνου ἀκράτου ζωροτέρου πόσις καὶ γλυκέος καὶ γάλακτος. οἱ γὰρ ταῦτα πάντα λαμβάνοντες πρὸς τὴν ἐπιμέλειαν, ἐνίστανταί τι τῷ ἰῷ. καὶ πᾶσαν αὐτοῦ τὴν δριμύτητα ἐκκαίει. ὡσαύτως δὲ καὶ σκόρδων τε πράσων καὶ κρομμύων ἐδωδή. καὶ ταῦτα γὰρ τὸ ὅλον δυσμετάβλητα καὶ δυσεξίτηλα. παραμένουσι γὰρ αὐτῶν αἱ ποιότητες ἐπὶ πλείστας ἡμέρας ὁπόταν οὐ νικᾶται οὐδὲ τρέπεται ὑπὸ τῆς φθοροποιοῦ δυνάμεως. ἐκ δὲ τῶν ἐναντίων κρατεῖν αὐτῆς πέφυκεν. εἰς τοῦτο δὲ καὶ τῶν ἀντιδότων ἐστὶ χρεία. καὶ τῆς θηριακῆς. τε τῆς διὰ πυθαγορίου λεγομένης. καὶ τῆς μιθριδατείου καὶ πάσης ἄλλης ἥτις ἐκ πλειόνων ἀρωμάτων εἴληφε τὴν σύστασιν. δυσμετάβλητα γὰρ τῇ συστάσει πάντα τὰ ἀρώματα ταῖς δυνάμεσι καὶ ταῖς οὐσίαις. διὸ περικρατεῖται τοῖς σώμασι. τοιοῦτος μὲν οὖν καὶ ὁ τῆς διαίτης τρόπος. δεῖ δὲ γινώσκειν ὅτι ἡ τοῦ ὑδροφοβικοῦ πάθους ἐγκατάσκηψις, οὐδὲ ὡρισμένην ἔχει προθεσμίαν. ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἕως τεσσαρακοστῆς ἡμέρας εἴωθε, τοῖς ἀμεληθεῖσι καὶ δι' ἑξαμήνου ἐνίοις ἀπήντησε. καὶ δι' ἐνιαυτοῦ. καὶ ταῦτα ἡμῖν ὁρᾶται. ἱστοροῦσι δέ τινες μετὰ ἑπταετίαν ἐνίοις ἐνδιδόναι τὸ πάθος. καὶ κατὰ μὲν τὰς ἀρχὰς τῶν λυσσοδήκτων ἡ θεραπεία, τοιαύτη ἐστίν. ἐὰν δὲ ὁπωσδηποτοῦν ἐν ταῖς πρώταις ἡμέραις μὴ προληφθῇ τὰ προειρημένα βοηθήματα, τὸ μὲν περισαρκίζειν καὶ καίειν, παραληπτέον. καὶ γὰρ ἱκανῶς εἰς τὸ παρεληλυθὸς μεταγαγεῖν δύναται. οὐδεμία γὰρ ὄνησις τῆς ἐπιβολῆς. ἀλλὰ διακενῆς τὰ σώματα ταῖς ὀδύναις ὑποβληθήσεται. τρόπος δὲ τῆς θεραπείας ἕτερος ἄριστος ἡ κάθαρσις. ἣ καὶ μέγα ὄφελος ἐμπαρέχειν δυναμένη. συμμεταποιεῖ γὰρ τὴν ἕξιν κινοῦσα. ἥ τε διὰ τῆς κολοκυνθίδος ἱερὰ δόσις. καὶ δὴ καὶ τὸ γάλα τὸ σχιστὸν, ὁμοῦ κάθαρσιν καὶ ἐπικρατήσεις παρέχειν δυνάμενον. αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόσις, παραλαμβανέσθωσαν καθημέραν. ἀμβλύνειν δυνάμεναι τὸν ἰόν. καὶ πρὸς τούτοις ἱδροποιΐα. καὶ πρὸ τροφῆς καὶ μετὰ τροφήν. δρωπακισμός τε καὶ σιναπισμὸς κατὰ μέρος ἐφ' ὅλου τοῦ σώματος. πάντων δὲ ἀνισομώτατον αὐτῶν ὁ ἐλλεβορισμὸς ἐγνώσθη. καὶ χρηστέον τεθαρρηκότως τῷ βοηθήματι. οὐχ ἅπαξ. οὐδὲ δίς. ἀλλὰ καὶ πλειστάκις πρὸ τῆς τεσσαρακοστῆς ἢ καὶ μετὰ ταῦτα. τοσαύτην γὰρ τὴν ἰσχὺν προσφέρεται τὸ βοήθημα, ὥστε τῶν ἤδη συνῃσθημένων τοῦ ὑδροφόβου, περισωθῆναι τινὰς λαβόντας ἐλλέβορον εὐθὺς ἐν τῷ πρώτῳ καταπειρασμῷ τοῦ συμπτώματος. τοὺς γὰρ ἤδη κατεσχημένους, οὐδὲ αὐτὸς τι περιποιῆσαι δύναται. τὴν μὲν οὖν τῶν λυσσοδήκτων ἐπιμέλειαν πρώτην ἐξεθέμεθα, δι' ὃν ἔμπροσθεν εἰρήκαμεν λογισμόν. μεταβαίνοντες δὲ ἐπὶ τὰ λοιπὰ τῶν ἰοβόλων, πρῶτον μὲν τὰς σημειώσεις αὐτῶν, ὑπὸ μίαν ἐκθησόμεθα πρόφασιν. μετὰ δὲ τοῦτο, κοινὴν τὴν θεραπείαν πᾶσιν ἁρμόσαι δυναμένην. ὑποδραμόντες δὲ ἑξῆς ὑποδείξομεν, εἴτινα κατ' ἰδιότητα ἐνίους προσωφελεῖν πέφυκεν, ὁμοίως τε καὶ τὰ τελείως ἀβοήθητα προσημειωσόμεθα.

Περὶ σημειώσεως τῶν ὑπὸ ἰοβόλων δεδηγμένων. ΒΙΒΛΙΟΝ. Η.

Περὶ φαλαγγίων. κεφ. πγ.

Οἷς μὲν ὑπὸ φαλαγγίων δεδηγμένοις, αὐτὸς μὲν ὁ τόπος ἐνερευθὴς οὐδέ τι ὅμοιος κεν-
τ τήμασιν οὔτε διῳδηκὼς οὔτε περίθερμος. ἀλλὰ μετρίως μὲν ὑπέρυθρος. ἐκ δὲ τῶν ἐναντίων κατεψυγμένος. παρακολουθεῖ δὲ τρόμος δι' ὅλου τοῦ σώματος. καὶ ἐντάσεις περὶ τοὺς βουβῶνας. καὶ τὰς ἰγνύας προσεοικυίας σπασμῷ. περὶ τὴν ὀσφὺν σύλλημα καὶ συνεχὴς πρὸς οὔρησιν ἐρεθισμός. δυσκολία πολλὴ περὶ τὴν ἔκκρισιν τοῦ περιττώματος. ὁμοίως δὲ καὶ ἱδρὼς ψυχρὸς καθόλου τὴν ἐπιφάνειαν ἐκκρίνεται. τά τε ὄμματα δακρύει καὶ ποσῶς ἀμαυροῦται.

Περὶ σκολοπένδρας. κεφ. πδ.

Τοῖς δὲ ὑπὸ τῆς καλουμένης σκολοπένδρας ἢ ὀφιοκτένης δεδηγμένοις, ὁ μὲν ἐγκύκλῳ τόπος τοῦ δήγματος, πελιοῦται καὶ περισήπεται. καὶ ποτὲ τρυγώδης κατὰ τὸ σπάνιον καὶ ἐνερευθὴς φαίνεται. ἑλκοῦται δὲ ἀπ' αὐτοῦ τοῦ δήγματος λαμβάνων τὴν ἀρχήν, ἕλκωσίν τινα ἐπίπονον καὶ δυσαλθῆ. πρὸς δὲ τούτοις περὶ ὅλον τὸ σῶμα συναίσθησις γίνεται κνησμώδης.

Περὶ σκορπίου. κεφ. πε.

Τοῖς δὲ ὑπὸ σκορπίου δηχθεῖσιν, ὁ μὲν τόπος εὐθέως ἄρχεται φλεγμαίνειν. σκληρὸς καὶ ἐνερευθὴς καὶ περιπελής. σὺν ὀδύνῃ γινόμενος ἐναλλάξ. ὅτε μὲν γὰρ πύρωσις. αὖθις δὲ ψῦξις παραλαμβάνεται. καὶ πόνος ἐξαπίνης. καὶ ποτὲ μὲν ῥαΐζει. ποτὲ δὲ ἐπιτείνεται. περιέπεται δ' αὐτοῖς ἱδρὼς καὶ φρικώδης αἴσθησις. καὶ τρόμος. καὶ περίψυξις ἀκρωτηρίων. καὶ βουβώνων ἔπαρσις. φύματα διὰ τῆς ἕδρας. ὀρθοτριχία τε καὶ δύσχροια. ἐπαλγὴς περὶ τὴν ἐπιφάνειαν τῆς αἰσθήσεως. καθάπερ ἀπὸ βελόνης κεντημάτων ὀδυνωμένου.

Περὶ τρυγόνος θαλασσίας. κεφ. πϛ.

Τοῖς δὲ ὑπὸ τρυγόνος θαλασσίας δηχθεῖσι, παραυτίκα μὲν περιωδυνίαι συμβαίνουσι δυσκατέργαστοι. σπασμοί τε συνεχεῖς καὶ πόνος. καὶ ἀτονία καὶ διανοίας παραφορά. μετὰ δὲ τοῦτο ἀφωνία καὶ σκοτασμὸς ὀφθαλμῶν. αὐτὸς δὲ ὁ πληγεὶς τόπος, μέλας γίνεται κύκλῳ καὶ τὰ πλησίον αὐτοῦ μέρη. καὶ πρὸς τὴν ἁφὴν ἀναισθητεῖ. ἐπὰν δέ τις αὐτὴν ἀποψήσῃ, ἰχὼρ ἐξ αὐτοῦ μέλας. παχύς. δυσώδης ἐκκρίνεται.

Περὶ μυγαλῆς. κεφ. πζ.

Τοῖς δὲ ὑπὸ μυγαλῆς δηχθεῖσι, κύκλῳ μὲν περὶ τὸν τόπον τοῦ δήγματος γίνεται φλεγμονή. φλυκτὶς δὲ ἐπανίσταται μέλαινα. μεστὴ ἰχῶρος ὑδατώδους. καὶ τὰ πλησίον πάντα πελιοῦται. ῥαγείσης τε τῆς φλυκταίνης, νομὴ παραλαμβάνει παραπλησία τῇ ἀπὸ τῶν ἑρπυστικῶν. σὺν τούτοις δὲ παρέπεται καὶ στρόφος περὶ τὰ ἔντερα. καὶ δυσουρία. καὶ ψυχρᾶς νοτίδος περίχυσις.

Περὶ ἐχίδνης. κεφ. πη.

Τοῖς δὲ ὑπὸ ἐχίδνης δηχθεῖσιν, οἰδεῖ καὶ ἐφ' ἱκανὸν τὸ σῶμα ξηραίνεται. τὴν χροιὰν δὲ ὑπόλευκον ἔχει. ἰχὼρ δὲ ἀπὸ τοῦ τραύματος προχεῖται. τὸ μὲν πρῶτον ὑπολίπαρος. μετὰ ταῦτα δὲ αἱματώδης. φλυκταινῶν τε ἐπαναστάσεις καθάπερ ἐπὶ τῶν πυρικαύτων ἔπεται. καὶ νομὴ προκαταλαμβάνει προχωροῦσα ἐπὶ τὰ παρακείμενα πάντα πλησίον. οὐ μόνον ἐπιπόλαιος ἀλλὰ καὶ διὰ βάθους. αἱμάσσεται δὲ αὐτοῖς καὶ τὰ οὖλα. καὶ περὶ τὸ ἧπαρ συνίσταται φλεγμονή. στρόφοι τε καὶ χολώδεις ἐπισυμβαίνουσιν ἔμετοι. προσγίνεται δὲ αὐτοῖς ἔμετος καὶ κάρος. καὶ δυσουρία καὶ ψυχρὰ περιίδρωσις.

Περὶ ἀμφισβαίνης. κεφ. πθ.

Παραπλήσια δὲ συμβαίνει καὶ τοῖς ὑπὸ τῆς προσαγορευομένης σκυτάλης ἢ ἀμφισβαίνης

δηχθεῖσι. βοηθεῖ δὲ σχεδὸν ἤδη τὰ αὐτά. διὸ περὶ ἰδίας ἀναγραφῆς οὐ τετύχηκεν. οὔτε ἠξιώθη τὸ εἶδος τοῦτο.

Περὶ δρυΐνου. κεφ. σλ'.

Τοῖς δὲ ὑπὸ δρυΐνου δηχθεῖσιν, ἰσχυραὶ περιωδυνίαι ἐμπίπτουσι. καὶ φλυκταινώδεις ἐν τῷ οἰκείῳ μέρει. ὅπου δὲ καὶ ὑδατώδους ἰχῶρος ἔκχυσις. ἐπακολουθεῖ δὲ καὶ δηγμὸς καὶ στρόφος.

Περὶ αἱμόρρου. κεφ. σλα'.

Τοῖς δὲ ὑπὸ αἱμόρρου δηχθεῖσιν, ἰσχυραὶ περιωδυνίαι ἐμπίπτουσι. βραχέα δὲ καὶ στενὰ παντελῶς περιέχουσι τὰ σώματα ὑπὸ συντυχίας τῶν ἀλγημάτων. ἐκ δὲ τοῦ δήγματος ἐκκρίνεται πολλή. κἂν ἄλλο καθ' ἕτερον μέρος τοῦ σώματος ὑπάρχῃ, περιέχει αἱμορροεῖν. τὰ δὲ διαχωρήματα αἱματώδη ἐκκρίνεται. καὶ τὸ ἀναρρεόμενον ἀπ' αὐτῆς αἷμα τεθρομβωμένον ἐστί. βήσσοντές τε ἀπὸ πνεύμονος, αἷμα ἀνάγουσι. καὶ τρέμουσιν ἀβοηθήτως.

Περὶ διψάδος. κεφ. σλβ'.

Τοῖς δὲ δηχθεῖσιν ὑπὸ διψάδος, ἄστενος ὄγκος ἐγγίνεται. καὶ δίψος ἐπιπίπτει μὲν ἰσχυρῶς ὥστε ἀπλήρωτον καὶ ἀδιάλειπτον εἶναι. καὶ τὸ ποτὸν χανδὸν ἕλκουσιν. κἂν ὑπὲρ αὐτοὺς καθίσωσι. τῷ δὲ μὴ τὴν ἀρχὴν εἰληφότι τὸ ποτόν, παραπλήσιόν τι ὅλου τοῦ συγκρίματος ἀκολουθεῖ. διὰ τὴν συνεχῆ τοῦ πόματος εἰσφοράν. ὅπερ πρηστήρ τε καὶ καύσων προσαγορεύεται ἡ διψάς.

Περὶ ὕδρου. κεφ. σλγ'.

Τοῖς δὲ ὑπὸ ὕδρου δηχθεῖσι, τὸ ἕλκος πλατύνεται καὶ μέγα γίνεται πελιούμενον. ἰχώρ τε ἐξ αὐτοῦ μέλας καὶ πολὺς καὶ δυσώδης οἷον ἀπὸ νομῆς ἐκκρίνεται.

Περὶ κέγχρου. κεφ. σλδ'.

Τοῖς δὲ ὑπὸ κέγχρου δηχθεῖσι, τὸ μὲν δῆγμα ὅμοιον τοῖς ἀπὸ τῆς ἐχίδνης. σηπεδὼν δὲ παρακολουθεῖ. καὶ περιρρέουσι σάρκες ἐξοιδήσασαι πρότερον ὡς ἐπὶ ὑδρωπος. ληθαργώδεις τε γίνονται καὶ καταφορᾶς αἴτιοι. Ἐρασίστρατος δέ φησιν αὐτοὺς πεπονθέναι τὸ ἧπαρ καὶ τὴν κύστιν καὶ τὸ κῶλον. ἀνατμηθέντων γὰρ αὐτῶν, διεφθαρμένα πως εὑρίσκεται πάντα τὰ μέρη.

Περὶ κεράστου. κεφ. σλε'.

Τοῖς δὲ ὑπὸ κεράστου δηχθεῖσιν, ὁ μὲν τόπος ἐπαίρεται μετὰ σκληρίας καὶ φλυκταινώσεως. ῥεῖ δὲ ἀπὸ τοῦ δήγματος ἰχὼρ ποτὲ μὲν μέλας, ποτὲ δὲ ὕπωχρος. κιρρώδης δὲ γίνεται περὶ τὸ σύγκριμα ὅλον. καὶ τὸ μὲν αἰδοῖον τείνεται. ἡ δὲ διάνοια ἐξίσταται. ὀφθαλμῶν τε ἀμαύρωσις ἐπιγίνεται. τέλος δὲ ἀπόλλυνται σπώμενοι τετάνῳ.

Περὶ ἀσπίδος. κεφ. σλϛ'.

Τοῖς δὲ ὑπὸ ἀσπίδος δηχθεῖσι, τὸ μὲν δῆγμα ὅμοιον τοῖς ὑπὸ βελόνης κεντήμασι μικρὸν παντελῶς φαίνεται χωρὶς τῆς ἐπάρσεως. καὶ αἱμάτιον δὲ οὐ πολύ, ἀλλὰ βραχὺ καὶ μέλαν ἀποστάζει. τάχιστα δὲ ἀμαύρωσις ὀμμάτων καταλαμβάνεται. πόνος τε ὅλου τοῦ σώματος ἰλιγγώδης. παντάπασιν ἐλαφρὸς καὶ ἠπιάτερος ἡδονῆς παρακολουθεῖ. διὸ καλῶς ὁ Νίκανδρος προσπεφώνηκε. κάματον δ' ὅπερ ὄλλυται ἀνήρ. χρόαν ἄζοπός τε καὶ χλοανθής. καὶ λυγμὸς ὀλίγος. μέτωπον δὲ συνεχῶς ἀνασπᾶται. βλέφαρα κινοῦνται μετὰ ἀναισθησίας ὁμοίως ὕπνῳ. καὶ τούτοις θάνατος συναίρει μὴ δὲ τρίτον ἡμέρας διαλιπών. Ἐρασίστρατος ἐν τῷ καλουμένῳ περὶ δυνάμεων καὶ θανασίμων καὶ περὶ τοῦ καλουμένου βασιλίσκου ῥητῶς οὕτω φησίν· ὅταν δὲ ὁ βασιλίσκος δάκῃ, πληγὴ ὑπόχρυσος γίνεται. τὰ μὲν οὖν ἐν τοῖς πλείστοις τῶν ἰοβόλων παρακολουθοῦντα σημεῖα, ταῦτά ἐστι. μεταβαίνοντες δὲ ἐπὶ τὴν θεραπείαν, πρῶτον τὰ κοινὰ τῆς θεραπείας ὡς δυνατὸν παραδώσομεν.

Τίς κοινὴ τῶν ἰοβόλων θεραπεία. κεφ. σλζ'.

Πρὸς πᾶσαν πληγὴν ἰοβόλου ἁρμόζει ἡ διὰ τοῦ στόματος ἐκμύζησις. δεῖ δὲ μὴ ἄσιτον εἶναι

τὸν ἐκμυζῶντα· ἅμα καὶ εἰληφέναι τροφήν. καὶ διακλύζεσθαι οἴνῳ. ἔπειτα δὲ καὶ βραχύ τι ἐν τῷ στόματι ἐλαίου κατέχων, οὕτω τὴν ἐκμύζησιν ἐπιτελείτω. καὶ αὐτὸς δὲ ὁ τόπος σπόγγῳ πυριάσθω. ἔπειτα δὲ ἐγκαταχαραζέσθω. βαθύτερον δὲ ἐμβάλλειν τὰς ἀμυχὰς προσήκει, ὅπως τὴν ὕλην ἐκ βάθους ἀναλαμβάνῃ. καὶ περισαρκισμὸς δὲ καὶ ἐκτομή, πλουσιώτερον κατασχασμοῦ βοηθοῦσιν. ἴδια γὰρ ἐπ' αὐτῶν τὰ χρησιμεύοντα γίνεται. ἓν μὲν ὅτι αἴρεται ὁ ἰὸς ἐκ τοῦ τόπου. δεύτερον δὲ ὅτι τῷ αἵματι συνεκκρίνεται πολλῷ καὶ ἀθρόῳ τὸ φθάσαν ἔσω περιελθεῖν. εἰ δὲ ὁ τόπος τὸν περισαρκισμὸν οὐ προσδέχοιτο, σικύας χρὴ προσβάλλειν μετὰ φλογὸς πλείονος. περὶ δὲ καύσεως ἐπὶ τῶν λυσσοδήκτων προειρήκαμεν. εἰ δὲ εὐφυῶς ἔχει πρὸς ἀποκοπὴν τὸ μέρος τὸ δεδηγμένον, μάλιστα ἐπὶ πάντων θηρίων ἀνενδοιάστως τὸν ἀκρωτηριασμὸν ποιητέον. ὡς ἀσπίδος καὶ κεράστου καὶ τῶν ὁμοίων. ὡς ἐπιτηδειότερα τῶν προειρημένων βοηθημάτων, ἄξια ἐπιθέματα τὰ ὄξιν. ἐπιτιθέσθω δὲ τέφρα κληματίνη ἢ συκίνη, μετὰ κονίας στακτῆς πεφυραμένης. γάρος δριμέος. ταρίχου. πράσα τε καὶ κρόμμυα. καὶ σκόροδα ποτὲ μὲν ὡς ἐκλειοτριβηθέντα καταπλάττεται. ποτὲ δὲ καέντα προσβάλλεται τοῖς δήγμασι. καὶ οἱ τῶν ὀρνίθων νεοσσοὶ διασχισθέντες καὶ θερμότατοι περιπτυσσόμενοι τῷ πεπληγότι τόπῳ, τινὲς μὲν ὡς ἀντιπαθέσιν αὐτοῖς ἐχρήσαντο. πρόχειρον δὲ ἔχει τὸν λόγον· φύσει γὰρ οἱ ὄρνιθες εἰσὶ θερμοί. διὸ καὶ ἐπίσημον τὸν ἰὸν καταπιοῦσαι, τρύχουσι. καὶ τὰ ξηρότατα δαπανῶσι τῶν σπερμάτων. ἐνίοτε καὶ ψάμμους καὶ λίθους διαλύουσιν ἐμφρυγξάμενοι. τοιγαροῦν πρὸς τὴν τοῦ ζώου θερμασίαν, τὸ πνεῦμα τὸ ἐκ τοῦ δεδηγμένου μέρους ὁρμὴν λαμβάνον, συνεξάγει τὸν ἰόν. ἔγνωμεν δὲ ἐπὶ τῆς αἰγύπτου τοιοῦτόν τι γινόμενον. ὁπόταν οἱ αἰγύπτιοι θελήσωσι τὸν στάχυν, χύτραν ἔχουσι κατεσκευασμένην πίσσης. καὶ σφήκωμα προσηρτημένον τῇ χύτρᾳ. τότε γὰρ μάλιστα δάκνουσι τὰ θηρία. καὶ διὰ τὴν ὥραν, καὶ τὸ λανθάνειν αὐτὰ κείμενα κατὰ τῶν ὀπῶν τῶν ἐν ταῖς ἀρούραις ἐπισκοτούμενα ὁμοῦ καὶ ὑπὸ τῆς δασύτητος τῶν χωρῶν. πολλὰ δὲ κατὰ τὰ πεδία χαλεπώτερα τῶν ἰοβόλων ζώων ἡ αἴγυπτος φέρει. ἐπειδὰν οὖν δηχθῇ τις πόδα ἢ ἄλλο τι μέρος, τάχιον οἱ παρατυχόντες τὸ σφήκωμα βάλλουσιν εἰς τὴν χύτραν τῆς πίσσης. καὶ περιφλέουσιν ἅπαξ ἢ δὶς περὶ τὸν πῆχυν ἢ τὴν κνήμην, μικρὸν ἐπάνω τοῦ δήγματος. καὶ περισφίγγουσι δύο παρεστῶτες ἰσχυρῶς. καὶ ἐντέμνοντες τὸν τόπον διὰ τῆς περιθέσεως τοῦ βρόχου, ἐπιχέουσι καὶ πίσσαν. ὅταν δὲ αὐτάρκως ἔχειν δοκῇ, τὸν βρόχον ἀφαιροῦσι καὶ καταπλάττουσι κρεμμυοῖς. καὶ ἐκ δι' ἄλλων τῶν προειρημένων. καὶ τούτων δὲ χωρὶς ὑγρὰ πίσσα μετὰ ἀλῶν λείων θερμοτέρων καταπλασσομένη, σπουδαίως βοηθεῖ. αὐτὴ καινοτομηθεῖσα συνεχέστερον. ὡσαύτως ἁρμόζει καὶ κέδρος. τά τε σπυράθια τῶν αἰγῶν ἐν οἴνῳ καθεψόμενα. ἀρήγει δὲ αὐτοῖς καὶ καταντλησις δι' ὄξους θερμοῦ. καὶ καλαμίνθη ἑψομένη δι' οὔρου καὶ θαλάσσης ἢ ὀξάλμης. εἰσὶ δὲ καὶ ἐμπλαστροειδῆ δριμύτατα καὶ θερμότατα καὶ δυνάμενα τὸν ἰὸν ἐπισπᾶσθαι. καὶ διακρατεῖν καὶ διαφορεῖν. ὡς δι' ἀλῶν ἢ νίτρου καὶ σινάπεως καὶ κάγχρυος προσφερόμενα. ἃς περὶ ἑξῆς ῥητέον. οὐκ ἀλόγως δὲ ὁ Ἐρασίστρατος ἐπιμέμφεται τοῖς ἀγνώστους δυνάμεις πρὸς τὴν χρείαν ἀναγεγραφόσιν. ὡς χολὴν ἐλέφαντος καὶ αἷμα χελώνης ἢ κροκοδείλου. καὶ ὠὰ καὶ τὰ παραπλήσια. δοκοῦσι μὲν γάρ τινα πεπεῖσθαι παραδόσιν ὠφελοιώτων ἐξηπατήκασι δὲ αὐτὰ μόνα τοὺς ἐντυγχάνοντας. ὅθεν τὰ μὲν τοιαῦτα παραιτητέον μήτε ῥαδίως εὑρεθῆναι δυνάμενα εἰ μὴ ὑπ' ἐξουσίας βασιλικῆς, μήτε διὰ τῆς πλείστης τηρήσεως οἷα εἰς τὸ πιστευθῆναι τὴν πεῖραν παρεσχημένα. τὰ δὲ κοινωφελῆ καὶ εὔπο-

ριστα

ρίστα, ὑποδεικτέον. τὰ καὶ εἰς πάντα καὶ ἐν πᾶσι τοῖς θηριοδήκτοις δυνάμενα τὴν χρῆσιν παρέχειν. σέρις τοίνυν καὶ ἐρείκη καὶ ἀστράγαλος πινόμενα μετ᾽ οἴνου, πᾶσι τοῖς θηριοδήκτοις βοηθεῖ. ὡσαύτως καὶ ἄσφαλτος καὶ πλατάνου χλωρὰ σφαιρία καθεψηθέντα ἐν κράματι. καὶ παλιούρου ἀφέψημα. καὶ ῥίζα ἀριστολοχίας καὶ ἠρυγγίου. καὶ δαφνίδες ἑφθαὶ καταπινόμεναι καὶ πέπερι σὺν ψιλέστερῳ γεροντομ[ένῳ] καὶ πήγανον καὶ ἄνηθον καὶ κυκλάμινον. πράσων τεθλασμένων ἰδία σὺν ἄρτῳ ἢ σκόροδα ἠκρόμμυα. καὶ ταρίχους ἐσθιόμενα τὰ τοιαῦτα. καὶ ὀριγάνου ἀφέψημα σὺν οἴνῳ πινόμενον. καὶ μαράθρου καὶ γλήχωνος καὶ καλαμίνθης καὶ πράσων χυλὸς σὺν μέλιτι καταρροφούμενος. ταῦτα μὲν ἐκ τῶν φυομένων. ἀπὸ ζώων δὲ λαμβάνεται τίνα ὠφελίμως, ἐγκέφαλοι μὲν ἀλεκτρυόνων ἐσθιόμενοι. πυτία ἢ λαγωοῦ σὺν οἴνῳ πινομένη καὶ καστορίου δραχμῶν β΄ τὸν αὐτὸν τρόπον. λέγεται δὲ καὶ ὅτι χελώνης θαλασσίας οἱ ὄρχεις λαμβανόμενοι βοηθοῦσιν. ἔστι δὲ καὶ ἡ γαλῆ ἡ κατοικίδιος κατ᾽ ἐπιτευθεῖσα τῶν βεβοηθημένων. εὑρίσκεται δὲ πρότερον ἡ πάντη καθαρθεῖσα τῶν ἐντὸς ἐκκριθέντων. σκελετεύεται δὲ ξηραινομένη. καὶ ἀπ᾽ αὐτῆς δίδραχμον σὺν οἴνῳ πινόμενον. τοσαῦτα δὴ καὶ τὰ ἁπλᾶ τῶν προσφερομένων. ἁρμόζει δὲ τοῖς θηριοδήκτοις καὶ καθάρσεις διὰ κοιλίας. καὶ ἱδρωτοποιΐα. καὶ οὔρων πολλῶν ἔκκρισις. σκευαστὰ δὲ πόματα παραδέδοται καινότερως ὑπισχνούμενα βοηθεῖν. ὡς ὀπίου καὶ σμύρνης ἀνὰ ὀβολόν. καὶ πεπέρεως δραχμῶν ε. ταῦτα δὲ δεῖ μέλιτι ἀναλαμβάνειν. καὶ διδόναι κυάμου μέγεθος αἰγυπτίου μετὰ οἴνου. ὁμοίως πηγάνου ἀγρίου σπέρματος μελανθίου. κυμίνου αἰθιοπικοῦ. χαλβάνης. ἀριστολοχίας. ταῦτα πάντα λεανθέντα καὶ φυραθέντα χυλῷ ἡδυόσμου, ἀναπλάσσονται τροχίσκοι δραχμιαῖοι. δίδοναι δὲ ἐξ αὐτῶν μετὰ οἴνου ἡμικοτύλιον. Ταῦτα μὲν περὶ τῶν κοινῇ βοηθούντων. τὰ δὲ ἴδια πρὸς ἕκαστον τῶν ἰοβόλων ἑξῆς εἴπωμεν.

ΠΕΔΑΚΙΌΥ ΔΙΟΣΚΟΡΊΔΟΥ ἈΝΑΖΑΡΒΈΩΣ. ΒΙΒΛΊΟΝ. Θ΄.

Περὶ θεραπείας τῶν ὑπὸ ἰοβόλων δεδηγμένων.

Ν τῇ σημειώσει περὶ σφηκῶν καὶ μελισσῶν οὐδὲν διηρθρώσαμεν. εὔδηλα γὰρ
ε πᾶσιν ἐστὶ καὶ παράσημον ἔχει ἐξαίρετον οὐδοτιοῦν φυλασσόμενον. ἐν δὲ τῇ
θεραπείᾳ καὶ τούτων οὐκ ἄτοπον μνημονεῦσαι.

Περὶ θεραπείας τῶν ὑπὸ σφηκῶν καὶ μελισσῶν δεδηγμένων. κεφ. σμη.

Πρὸς τὰς πληγὰς τῶν σφηκῶν καὶ μελισσῶν, ἁρμόζει μαλάχη καταπλασσομένη. καὶ κρίθινον ἄλευρον σὺν ὄξει. καὶ συκῆς ὀπὸς ἐνσταζόμενος τοῖς δήγμασι. καὶ πυρία δι᾽ ἅλμης ἢ θαλάσσης.

Γερὶ τῶν ὑπὸ φαλαγγίων δεδηγμένων. κεφ. σμθ.

Τοῖς δὲ ὑπὸ φαλαγγίων δεδηγμένοις, ταῦτα ἐπιτιθέναι δεῖ. τέφραν συκίνην σὺν ἁλσὶ λεί

οις μετ' οἴνου πεφυραμένην. ἢ ῥίζαν ἀγρίας ῥόας λελειοτριβημένην. ἢ ἀριστολοχίας
σὺν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει δεδευμένην. καταντλεῖν δὲ θαλάσσῃ τὰ ἕλκη, ἢ μελισσο-
φύλλου ἀφεψήματι. ταύτης δὲ τὰ φύλλα ἐπιπλάσσειν. λουτρῷ δὲ λίαν συνεχέστερον,
καὶ προποτισμοῖς χρηστέον διὰ τούτων τῶν φαρμάκων. ἀβροτόνου τὸ σπέρμα. ἀψίν-
θιον. ἀριστολοχία. ἐρέβινθος ἄγριος. κύμινον αἰθιοπικόν. κεδρίδες λεῖαι. πλατά-
νου φλοιός. καὶ τὸ σπέρμα τῆς τριφυλλίας πόας. τούτων δὲ ἑκάστου διδόναι κατ' ἰδίαν
∠ β μετ' οἴνου κοτύλης α. δίδοται δὲ καὶ μυρίκης ὁ καρπὸς ὡσαύτως καὶ χαμαιπί-
τυος. καὶ τῶν χλωρῶν τῶν κυπαρίσσου σφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ' οἴνου.
φασὶ δέ τινες καὶ καρκίνον ποτάμιον χυλιαθέντα μεθ' ὕδατος, ἢ γάλακτος καὶ προσ-
λαβόντα σελίνου σπέρμα, παραχρῆμα τῶν ὀχληρῶν ἀπαλλάσσειν.

Περὶ τῶν ὑπὸ σκολοπένδρας δεδηγμένων. κεφ. ι.

Τοῖς δὲ ὑπὸ σκολοπένδρας δεδηγμένοις, κατὰ μὲν τὴν πληγὴν ἐπιθέσθαι δεῖ λελειοτριβη-
μένον μετ' ὄξους ἅλας. ἢ πήγανον ἄγριον. καταντλεῖν δὲ ὀξάλμῃ τὸν τόπον. πότημα δὲ
προσφέρειν ἀριστολοχίας μετ' οἴνου. ἢ ἕρπυλλον ἢ καλαμίνθην. ἢ ἄγριον πήγανον.

Περὶ τῶν ὑπὸ σκορπίου δεδηγμένων. κεφ. ια.

Τοῖς δὲ ὑπὸ σκορπίου πληγεῖσι παραχρῆμα μὲν ἀκριβῶς βοηθεῖ συκῆς ὀπὸς εἰς τὰ τραύ-
ματα ἐνσταχθείς. αὐτός τε ὁ πλήξας σκορπίος λειοτριβηθεὶς καὶ ἐπιτεθεὶς τῷ πληχθέντι
τόπῳ, τῆς ἰδίας πληγῆς γίνεται βοηθὸς κατά τινα ἀντιπάθειαν ὡς ἔοικε. μετὰ δὲ τοῦ-
το ἁρμόζει λεῖος ἐπιτιθέμενος ὁ σκορπίος σὺν ἅλατι καὶ λινοσπέρμῳ καὶ τῇ ἀλθαίᾳ βο-
τάνῃ. βοηθεῖ δὲ καὶ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ καὶ ὡς ἔμπλαστρον ἐπιρ-
ριφέν. ὁμοίως δὲ καὶ χαλβάνη πλατυνθεῖσα σπληνίου τύπῳ, καὶ καλαμίνθη λεία κατα-
πλασσομένη. καὶ ὁ μηλυσις ἐν οἴνῳ σκευασθεῖσα. ἐν ἀφεψήματι πηγάνου. βοηθεῖ δὲ καὶ τὸ σπέρ-
μα τῆς τριφυλλίας πόας λειαινόμενον καὶ ἐπιρριπτόμενον. τριπτὰ μὲν οὖν ταῦτα μετὰ
δὲ τούτων καὶ πότημασι χρηστέον ὡς ἀνυσιμωτάτοις. ἔστι δὲ ἀριστολοχίας δίδραχμον μάλι-
στα τοῦ φλοιοῦ σὺν οἴνῳ. γεντιανὴ κεκομμένη. καὶ γλήχων ἐπικαθημένη. καὶ δαφνίδες ἀριθ-
μῷ βραχεῖ λειοτριβούμεναι. καὶ καλαμίνθη μετὰ ὀξυκράτου. δεῖ δὲ αὐτὴν ἐπὶ πολὺ ἑ-
ψῆσαι ἐν τῷ ὀξυκράτῳ. καὶ κυπάρισσος μετ' οἴνου ἢ πηγάνου. ὡσαύτως καὶ συκῆς ὀπός. καὶ σίλ-
φιον εἰ παρείη. μὴ παρόντος δὲ, τῷ πευκεδάνου χρηστέον ὀπῷ. ποιεῖ δὲ καὶ ὁ τοῦ τριφύλλου καρ-
πὸς πινόμενος. καὶ τὸ τοῦ ὠκίμου σπέρμα. τούτοις δὲ πᾶσιν ἀντιπαρατάσσεται λουτροῦ συνε-
χὴς χρῆσις μετὰ πολλῆς ἱδρώσεως. καὶ οἰνοποσία μετὰ κράματος.

Περὶ τῶν ὑπὸ τρυγόνος θαλασσίας δεδηγμένων. κεφ. ιβ.

Τοῖς δὲ ὑπὸ τρυγόνος θαλασσίας πληγεῖσιν ἁρμόζει πάντα τὸν αὐτὸν τρόπον ὅσον μι-
κρὸν ὕστερον ἐπὶ τῶν ἐχιοδήκτων ἐροῦμεν. γίνονται δὲ ἰδίως αἱ πληγαὶ καὶ ὑπὸ δράκοντος καὶ
σκορπίων τῶν ἐκ θαλάσσης. καὶ περιωδυνίας χαλεπὰς φέρουσι. σπανίως δέ ποτε καὶ νο-
μάς. ἁρμόζει δὲ πρὸς τὰς πληγὰς αὐτῶν ποτισμὸς ἀψινθίου. ἢ ἐλελισφάκου. ἢ θείου σὺν
ὄξει τετριμμένου. καὶ αὐτὴ δὲ ἀναπτυχθεῖσα καὶ ἐπιτεθεῖσα τοῖς τραύμασι, τῆς ἰδίας ἴαμα
πληγῆς γίνεται.

Περὶ τῶν ὑπὸ μυγαλῆς δεδηγμένων κεφ. ιγ.

Τοῖς δὲ ὑπὸ μυγαλῆς δηχθεῖσι, βοηθεῖ χαλβάνη σπληνίον ἐπιτεθὲν κατὰ τοῦ δήγματος
ὡς φάρμακον μετ' ὄξους λειοτετριβημένον. καὶ κρίθινον ἄλευρον μετ' ὀξυμέλιτος ἐπὶ

πλασθέν· καὶ ἡ αὐτὴ δὲ ἡ δακοῦσα μυγαλῆ, ἀνατεμνομένη καὶ ἐπιτιθεμένη, διὰ τῆς ἰδίας πληγῆς αὐτῇ φάρμακόν ἐστι. καὶ γλυκείας ῥοᾶς ἑφθαὶ καταπλασθέντα κοκκία. καὶ πράσα ἑφθὰ καταπλασθέντα. καὶ σκόροδα συντετριμμένα. καὶ ἡ διὰ τῆς θέρμης κατάντλησις. τοπικὰ μὲν ταῦτα. ποτιζόμενον δὲ ἀρήγει ἀβρότονον καθεψηθέν, εἶτα δι᾽ οἴνου προσφερόμενον. ἕρπυλλος δὲ καὶ χαλβάνη καὶ δύζωμον διεθέντα οἴνῳ, καὶ κυπαρίσσου τὰ ἁπαλὰ σφαιρία μετ᾽ ὄξους. καὶ κυκλάμινον μετ᾽ ὀξυμέλιτος. καὶ πύρεθρον σὺν οἴνῳ. καὶ χαμαιλέοντος τῆς βοτάνης ἡ ῥίζα. τινὲς δὲ ἀναγράφουσιν ὅτι καὶ αὐτὴ ἀποτριβεῖσα ἡ μυγαλῆ, πρὸς τὸ ἴδιον πλῆγμα ποτίζεται. τὴν δὲ ἱστορίαν ταύτην ἐν ἄλλοις κειμένην εὑρόντες, παρασημειώσεως μόνον ἠξιώσαμεν. ἔνιοι δέ φασι μὴ ἄλλως ἑλκοῦσθαι τὸν δηχθέντα, εἰ μὴ ἔγκυος ἡ μυγαλῆ τυγχάνει. τότε οὖν φασὶ βοηθεῖν.

Περὶ τῶν ὑπὸ ἐχίδνης δεδηγμένων. κεφ. κδ.

Τοῖς δὲ ὑπὸ ἐχίδνης δηχθεῖσι βοηθοῦσι τῶν αἰγῶν αἱ σπύραθοι μετ᾽ οἴνου ἀνατεθεῖσαι σπουδαίως. καὶ δάφνη ὡσαύτως καὶ ἀβρότονον καὶ χαλβάνη ἀντὶ σπληνίου ἐπιρριπτούμενα. καὶ ὀρίγανος χλωρὰ ἀνεθεῖσα. καὶ τῶν ὀρνίθων οἰκεσαῖοι ἀνατμηθέντες καὶ παραχρῆμα προστιθέμενοι. ὀρόβινόν τε ἄλευρον μετ᾽ οἴνου πεφυραμένον. καὶ ῥαφάνου φλοιὸς ἰσχυρῶς κοπείς, ὥστε λειότατος γενέσθαι. καὶ σκίλλα ὀπτὴ καὶ χαμαίμηλον λελειωμένα. καὶ ὠμήλυσις δι᾽ ὀξυμέλιτος ἐσκευασμένη. προκαταντλουμένου θερμοῦ. ταῦτα μὲν τοπικῶς ἐπιτιθέμενα. ὠφελεῖ δὲ τοὺς ἐχιοδήκτους καὶ βάτος μετ᾽ οἴνου. ἔνιοι δὲ ἄγχουσαν τὴν λεπτόφυλλον βοηθεῖν ἀφηγοῦνται. πίνεται δὲ καὶ λαγωοῦ τῆς πιτύας ὅσον τριώβολον ἐν οἴνῳ καὶ πράσου χύλισμα ὅσον κοτύλιον ἐν ἀκράτῳ. καὶ μελισσοφύλλου τῶν φύλλων ὁ χυλός. καὶ πήγανον ἄγριον. ταῦτα δὲ ἐν οἴνῳ δεῖ ποτίζειν. καὶ αὐτὴ ἡ οἰνοποσία συνεχῶς παραλαμβανομένη. σκόροδά τε ἐσθιόμενα καὶ κρόμμυα. καὶ πράσα ἁπαλὰ καὶ τάριχος δριμύτατος καὶ πολυτελέστατος. καὶ τὰ μὲν ἁπλᾶ ταῦτα. καὶ αὐτὸ δὲ τὸ φάρμακον εὐδοκιμοῦν ἐπὶ τῶν ὀφιοδήκτων. ὅπερ ἐστὶ σμύρνης, κασσίας, πεπέρεως, ἀνδράχνης ἄνθους καὶ σπέρματος ὀξυβάφου τὸ ἥμισυ. ταῦτα πάντα λέαινε ἐν γλυκεῖ κρητικῷ ἢ ἑτέρῳ τινὶ τῶν σπουδαίων. Ἐρασίστρατος δὲ ἐν τῷ περὶ δυνάμεων ἀνεγράψατο καὶ ἄλλα τινὰ πλείονα βοηθεῖν δυνάμενα τοῖς ἐχιοδήκτοις. τὰ δοκιμώτατα δὲ τοιαῦτα. τοὺς τῶν ὀρνίθων ἐγκεφάλους σὺν οἴνῳ πινομένους καὶ κράμβης ἡμέρου τοῦ σπέρματος, ὀξύβαφον λεῖον πινόμενον μετ᾽ οἴνου. ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτειν εἰς πίσσαν ὑγράν. ἔπειτα εἰς οἶνον ἀποκλύζοντα πίνειν. τοιαῦτα μὲν καὶ πρὸς τοὺς ἐχιοδήκτους.

Περὶ τῶν ὑπὸ ἀμφισβαίνης δεδηγμένων. κεφ. κε.

Περὶ ἀμφισβαίνης τοπικῶς ἐπεμνήσθημεν ὅτι πῶς ταῖς πρὸς τὰς ἐχίδνας ἀναγεγραμμέναις βοηθείαις, πέφυκε βοηθεῖσθαι ὁ ἐξ αὐτῆς πληγείς.

Περὶ τῶν ὑπὸ δρυΐνου δεδηγμένων. κεφ. κς.

Τοῖς δὲ ὑπὸ δρυΐνου πληγεῖσιν, ἁρμόζει ἀριστολοχία σὺν οἴνῳ πινομένη. καὶ ἡ τρίφυλλος πόα. ῥίζα δὲ ἀσφοδέλου παραπλησίως λαμβανομένη, καὶ δρυὸς πάσης ὁ καρπὸς πινόμενος καὶ τῆς πρίνου αἱ ῥίζαι κοπτόμεναι καὶ καταπλασσόμεναι, τοπικῶς παρηγοροῦσιν.

Περὶ τῶν ὑφ᾽ αἱμορρόου καὶ διψάδος δεδηγμένων. κεφ. κζ.

Αἱμόρρου δὲ καὶ διψάδος πρὸς τοῖς πλείστοις τῶν προειρημένων ἀπηγορεύθησαν, ὡς ἀβοήθητοι αἱ δήξεις. διὸ καὶ τῶν κατ᾽ ἰδιότητα πρὸς τὸ θηρίον τὴν διψάδα ὠφελοῦν-

τῶν ἀπορουσι. δεῖ μὲν οὖν ἀποπειρᾶσθαι τῶν κοινῶν βοηθημάτων. παραχρῆμα δὲ τοὺς κατασχασμοὺς παραλαμβάνειν. τήν τε καῦσιν ποιεῖν καὶ εἰ ὁ τόπος ἐγχωροίη τὸν ἀκρωτηριασμόν. ἐφεξῆς δὲ τὰς τῶν δριμέων καταπλασμάτων ἐπιθέσεις. ὑπὲρ ὧν εἴρηκα μὲν πολλάκις. χρήσιμον δ' οἶδα καὶ δριμυφαγίας μάλιστα τὰς ἀπὸ τῶν ταριχηρῶν. ἀκρατοποσία τε καὶ λουτρὸν ὠφελεῖ. ταῦτα συνεχῶς ἐκ μικρῶν διαστημάτων, πλεονάκις καταληπτέον. πρὶν κατασκήψῃ τὸ τῶν νοσημάτων εἶδος. ἐκείνων δὲ ἅπαξ ἐπιφανέντων, οὐδ' ὁτιοῦν παρὰ τῶν ἰατρῶν ἐπικουρίας ὄφελος γίνεται. ἐπὶ δὲ τοῦ αἱμόρρου τὰ αὐτά. καὶ πρὸς τούτοις τὰ ἐν τῷ κοινῷ τῶν βοηθημάτων. οἷον τοὺς κατασχασμοὺς καὶ τὰς κλύσεις καὶ δριμυφαγίας καὶ ἀκρατοποσίας. καὶ ὅσα ὠφελεῖ μὲν ἐπὶ διψάδος. ἔτι δὲ καὶ ἀμπέλου φύλλα ἑφθὰ σὺν μέλιτι λελειωμένα.

Περὶ τῶν ὑφ' ὕδρου δηχθέντων. κεφ. α,ζ.

Τοῖς δὲ ὑφ' ὕδρου δηχθεῖσιν ἁρμόζει ὀρίγανος λεία φυραθεῖσα ὕδατι. κονία τε ἐνεθεῖσα ἐλαίῳ. ἢ ἀριστολοχίου ὁ φλοιός. ἢ ῥίζα δρυὸς λεοτριβηθεῖσα. καὶ κρίθινον ἄλευρον σὺν ὕδατι μετὰ μέλιτος συντετηκός. ποτίζειν δὲ τῆς ἀριστολοχίας δίδραχμον ἐν κράματι ὀξυκράτου κυάθων ἕξ. ἢ πρασίου χυλός. ἢ ἀφέψημα ὁποτέρου σὺν οἴνῳ. πρόσφατόν τε κηρίον προσφερόμενον μετ' ὄξους.

Περὶ τῶν ὑπὸ κεγχρίδος δηχθέντων. κεφ. α,η.

Τοῖς δὲ ὑπὸ κεγχρίδου δηχθεῖσι, θριδακίνης ὁ καρπὸς μετὰ λινοσπέρμου καταπλασσόμενος βοηθεῖ. καὶ θύμβρα καὶ ἄγριον πήγανον. καὶ ἕρπυλλος σὺν ἀσφοδέλου ∠ ιβ καὶ σὺν οἴνου κυάθοις γ. ἢ ἀριστολοχίας ῥίζα. ὡσαύτως καὶ καρδάμωμον. καὶ γεντιανὴ παραπλησίως.

Περὶ τῶν ὑπὸ κεράστου δηχθέντων. κεφ. α,θ.

Τοῖς δὲ ὑπὸ κεράστου δηχθεῖσι καὶ ἀσπίδος, σύντομος ὁ ἀκρωτηριασμὸς ἐπαμύνει. διόπερ αὐτόθεν ἀποκόπτειν δεῖ, ὅσον τὸ δηχθὲν μέρος. ἢ περισαρκίζειν τὰ δηχθέντα μέρη παραχρῆμα καὶ τὰ τούτοις παραπλήσια. εἶτα δὲ τὰ ὑπολειπόμενα τοῖς καυστηρίοις ἐπικαυτέον. καὶ γὰρ καὶ τούτοις ὁ ἰὸς οἷος ὁ τοῦ βασιλίσκου.

Περὶ τῶν ὑπὸ ἀσπίδος δηχθέντων. κεφ. α,ι.

Τοῖς δὲ ὑπὸ ἀσπίδος δηχθεῖσιν, ὅσα καὶ τοῖς ὑπὸ κεράστου ὡς προγέγραπται προσενεκτέον βοηθήματα. ὃν τρόπον γὰρ βοὸς αἷμα ὀξυτάτως πήγνυσι τὸ ἐν ταῖς ἀρτηρίαις αἷμα καὶ πήγνυνται πρὸς τοῦτο ὁ ἰός, ὥσπερ καὶ ὁ τοῦ βασιλίσκου.

Περὶ τῶν ὑπὸ βασιλίσκου δηχθέντων. κεφ. α,ια.

Τοῖς δὲ ὑπὸ βασιλίσκου δηχθεῖσιν, ὡς Ἐρασίστρατος φησὶ βοηθεῖ καστορίου ∠ α πινομένη σὺν οἴνῳ. ὡσαύτως δὲ καὶ ὁ τῆς μήκωνος ὀπός. τοιοῦτος μὲν καὶ ὁ θηριακὸς τρόπος.

Περὶ χαμαιμήλου. σκεπτέον δὲ ἐνταῦθα μέχρι τέλους εἰ ἐστὶ γνήσια. κεφ. α,ιβ.

Τοὺς πυρέσσοντας τὸ χαμαίμηλον θεραπεύει σὺν ῥοδίνῳ λεῖον τετριμμένον. ὠφέλιμον δὲ τοῖς μεσιάζουσι τὸ φυτόν. φύεται δὲ ἐπὶ θινοῖς τὸ βραχὺ καὶ κάλλιστον. ὃ βαστάζουσιν ἰατροὶ ἀρχομένου θέρους.

Περὶ ῥάμνου. κεφ. α,ιγ.

Τὴν ῥάμνον ἥντις ἀρχὴν λειπούσης σελήνης καὶ βαστάζει, ὠφελεῖ πρὸς φάρμακα καὶ πρὸς ἀνθρώπους φαύλους. ἁρμόζει δὲ φορεῖν αὐτὴν θρέμματα. καὶ πλοίοις περιτίθεσθαι. ὠφελεῖ δὲ καὶ πρὸς πόνον κεφαλῆς καὶ δαίμονας. καὶ ἐπιπομπάς.

Περὶ ἀρτεμισίας. κεφ. α,ιδ.

Ἀρτεμισίαν τὴν βοτάνην εἴ τις ἔχει ἐν ὁδῷ, λύει τὸν κάματον. καὶ ἐν τοῖς οἴκοις ἐφορῶσα, θηρία

διώκει

διώκει καὶ δαίμονας. αἷμα δὲ ἐὰν περὶ τὰ ἄρθρα σκληρωθῇ, κλωνία λαβὼν μεῖζω μετὰ ῥοδίνου, καὶ ποιήσας ζέσαι εἰς χύτραν, σύγχριε τὸν πονοῦντα ὅλον ὡς ὑπάγκηι οἱ μᾶθαι. καὶ ὑστερικαῖς γυναιξὶ πάνυ βοηθεῖ. στραγγουρίαν παύει. καὶ ὀπισθοτόνου ῥῆγμα.

Περὶ πενταδακτύλου. κεφ. α, ιε.

Τὴν πενταδάκτυλον ἐάν τις φορῇ περὶ τὸ σῶμα, ἄπονος μένει καὶ ὀφθαλμοὺς ὠφελεῖ. χοιράδας. αὐτιάδας. σταφυλήν. καὶ τὰ ὑπὸ τὴν γλῶσσαν ἄρθρα τε καὶ νεύρων ὀδύνας καὶ ὀδόντας. ψώραν ἐκ λιμοκτονίας. λοχίων ἔμμηνα κατασπασθέντα. ἐν ὕδατι δὲ χλιαρῷ προσκλυζομένη εἰς τὰς χεῖρας πρὸς φόβους καὶ βασκοσύνας καὶ δαίμονας ἐστὶ πάνυ καλή. διὸ λάμβανε τὴν βοτάνην ὅτε αὔξει ἡ σελήνη, ἡλίου ἀνατέλλοντος.

Περὶ περιστερεῶνος. κεφ. α, ιϛ.

Περιστερεών. ὁ μὲν ὀρθὸς τείνει τὸ αἰδοῖον. ὁ δὲ ὕπτιος ξηραντικός ἐστιν. ὠφελεῖ δὲ ὁ ὀρθὸς περιαφθεὶς πρὸς πόνους ὀφθαλμῶν. ποιεῖ πρὸς ἀμβλυωπίαν καὶ κεφαλῆς πόνον. καὶ καῦμα τὸν παύει τριφθεῖσα μετὰ ὄξους. χοιράδας. αὐτιάδας παραχρῆμα παύει. ἐάν δέ τις φρικιᾷ, ἀπὸ ταύτης κλωνία λαβών, κατέναντι στήτω τοῦ φρικιῶντος μόνον. καὶ εὐθὺς θεραπεύεται.

Περὶ δικτάμου. κεφ. α, ιζ.

Τὴν δίκταμον ξηράνας, τρῖψον ἐν ταῖς χερσί σου. καὶ ὡς ἄλφιτον ποιήσας, καὶ βαλὼν σταλαγμὸν οἴνου, θίγε τοῦ σώματος. πρὸς πάντα γὰρ τὰ ἑρπετὰ ἁρμόζει. ἕλκη δὲ καὶ τὰς σαπρὰς νομὰς πληροῖ προκαθαῖρον. κἂν σκολοπισθῇ τις προκατάπλασσε, καὶ εὐθέως ὠφελήσεις. πρὸς σπλῆνα δὲ καὶ τὰ ἐν κρυφίοις τόποις πάθη φλεγμαίνοντα, κατάπλασσε ὡς ἄλφιτον ποιήσας. αἶρε δὲ τὴν βοτάνην ἔαρι καὶ ἐν τοῖς καύμασι καὶ ἐν τῷ φθινοπώρῳ.

Περὶ ἐλελισφάκου. κεφ. α, ιη.

Ἐλελίσφακον, λύει ψυγμόν. βῆχα. πρὸς πάντα δὲ τὰ κακὰ ἕλκη σὺν ῥοδίνῳ καὶ κηρῷ ληφθὲν ὠφελεῖ. σπληνὸς πόνον καὶ δυσεντερίαν θεραπεύει πινόμενον μετὰ οἴνου λευκοῦ ἐξ ἴσου. τοὺς αἱμοπτοϊκοὺς προποτιζόμενον θεραπεύει. καὶ πρὸς πάντα ποιεῖ λόχια γυναικός. αἱ κάκισται δὲ γυναῖκες πιοῦσαι ἐξ αὐτῆς ποιήσασαι, προστιθέασι καὶ ἐκβάλλουσιν ἔμβρυα.

Περὶ κυπαρίσσου. κεφ.

Κυπαρίσσος βοτάνη, ὠφελεῖ πρὸς βράγχους καὶ ὦτα. καὶ αὐτιάδας. καὶ ὕδρωπα καὶ ἰσχιάδας θεραπεύει.

Περὶ κενταυρείου κεφ. α, ιθ.

Κενταύρειον ὠφελεῖ πρὸς φλεγμαίνοντα πάθη. καὶ κρούσματα πληγῶν. ὑστερικαῖς γυναιξὶ βοηθεῖ. στραγγουριῶντάς τε παύει καὶ λιθιῶντας. αἶρε δὲ τὴν βοτάνην ἐν ἔαρι ἡλίου ἀνατέλλοντος.

Περὶ βουφθάλμου. κεφ. α, κ.

Τὴν βούφθαλμον σελήνης αὐξανούσης λαμβάνειν δεῖ. ποιεῖ δὲ πρὸς φόβους καὶ δαίμονας καὶ βασκοσύνας. καὶ φάρμακα κακὰ ταῦτα ἀποστρέφουσα. καὶ ὀδόντα ἐάν τις ποτε τὴν ῥίζαν μασησάμενος ἀποπτύσει, εὐθὺς τὸ ῥεῦμα στέλλουσα ὠφελεῖ. λύει δὲ καὶ γαστέρα.

Περὶ παιονίας. κεφ. α, κα.

Παιονία βοτάνη αἴρεται ἐν τοῖς κυνοκαύμασι πρὸ τοῦ τὸν ἥλιον ἀνατεῖλαι. καὶ κρεμᾶται. καὶ ὠφελεῖ πρὸς φάρμακα καὶ βασκοσύνας καὶ φόβους καὶ δαίμονας. καὶ πομπάς. καὶ εἰς πυρετὸν ἐκ φρικιάσεως νυκτερινόν τε καὶ ἡμερινόν. καὶ τεταρταῖον. λέγεται δὲ ὅτι ποτὲ ἐν τῷ ὄρει ἐνεθήκησαν δαίμονες φυεῖσα, τούτους ἀπεδίωκεν.

Περὶ πολίου. κεφ. ακβ.

Πόλιον ἡ βοτάνη φορουμένη περὶ τὸ σῶμα, ὠφελεῖ πρὸς σεληνιασμὸν καὶ κόπον. δύναται δὲ τριφθεῖσα μετὰ ὄξους ἡ βοτάνη καὶ καταχριομένη πόδας ἀκροκορύμβους ὠφελεῖν.

Περὶ μώλεως. κεφ. ακγ.

Μῶλυ βοτάνη ῥιζοτομηθεῖσα καὶ πρὸς τὸ σῶμα φορουμένη, ὠφελεῖ πρὸς φάρμακα καὶ βασκανίας.

Περὶ ἐναλίας δρυός. κεφ. ακδ.

Τὴν ἐναλίαν δρῦν, ὅταν ἡ σελήνη λήγῃ, μίξον μετὰ ῥοδίνου ἐλαίου, καὶ χρῖσόν σου τὸ πρόσωπον ὅταν τῷ πράγματι ἀπέλθῃς. ζωογονεῖ δὲ καὶ παιδία ὑπὸ τὴν κοιλίαν φορουμένη. καὶ πρὸς τοὺς φόβους τοὺς γινομένους ἔχει κατὰ νύκτα. καὶ πρὸς βασκανίαν τε καὶ πάντα τὰ κακὰ ὠφελεῖ. καὶ τὸ σῶμα φυλάσσει. ὅσον γὰρ οἱ βάσκανοι ἀφεστήκασι, μέμυκεν. ἐρχομένων δὲ αὐτῶν ἐπ᾽ ὺς, ἀνοίγει τὸ κάρφος.

Περὶ χρυσανθέμου. κεφ. ακε.

Τὸ χρυσάνθεμον εἴπερ ἄρῃς ἐκ τῆς γῆς, πρὸ τοῦ τὸν ἥλιον ἀνατέλλειν καὶ περιάψῃς τῷ σώματι, καὶ ἐκ τοῦ τραχήλου ἀπηωρημένας, ὠφελεῖ ἀποστρέφον τὰς φαρμακίδας γυναῖκας. καὶ πάντας τοὺς βασκάνους.

Περὶ ἐρυσίμου. κεφ. ακϛ.

Ἐρύσιμον λεῖον μετ᾽ οἴνου πρὸς κοιλίας πόνον πινέσθω. ἐὰν δὲ κόκκους ζʹ εἰς οἰκίαν βάλῃς, ἀψιμαχία ἔσται.

Περὶ ἐλλεβορίνης. κεφ. ακζ.

Ἐλλεβορίνη, οἱ δὲ ἐπιπακτίς. οἱ δὲ βόρβον. θαμνίσκος ἐστὶ μικρὸς ἐλάχιστα φύλλα ἔχων. πίνεται πρὸς τὸν θανάσιμον. καὶ πρὸς τὰ ἐν ἥπατι πάθη.

ΤΕΛΟΣ.

α. β. γ. δ. ε. ζ. η. θ. ι. κ. λ. μ. ν. ξ. ο. π.

Ἅπαντά ἐστι τετράδια πλὴν τοῦ τελευταίου. τοῦτο γὰρ πεντάδιον.

Omnes sunt quaterni. præter nouissimum .is.n.quinternus.





